POLYBII

HISTORIAE

EDIDIT

FRIDERICUS HULTSCH.

VOL. IV.

BEROLINI
APVD WEIDMANNOS
MDCCCLXXII

…griechischer und lateinischer Schriftstell…

mit deutschen Anmerkungen
herausgegeben von
M. Haupt und **H. Sauppe.**

A. Griechische Schriftsteller.

…sgewählte Komödien. Von Th. Kock.
…n. 2. Aufl. 13 Sgr. — 2. Bd.: Ritter. 2. Aufl. 12 Sgr.
…che. 2. Aufl. 15 Sgr. — 4. Bd.: Vögel. . . . 18 Sgr.
… Von C. Sintenis. 1. Bd. 2. Aufl. . . . 15 Sgr.
2. Bd. 2. Aufl. . . . . 18 Sgr.
…sgewählte Reden. Von A. Westermann.
…ippische Reden. 6. Aufl. . . . . 15 Sgr.
…n vom Kranze und gegen Leptines. 4. Aufl. . 18 Sgr.
3. Bd.: Reden gegen Aristokrates, Konon, Eubulides. 2. Aufl. 12 Sgr.

Euripides, ausgewählte Tragödien.
1. Bd.: Bakchen. Von F. G. Schöne. 2. Aufl. . . . . $7^1/_2$ Sgr.
2. Bd.: Iphigenia in Taurien. 3. Aufl. Von H. Köchly. Im Druck.

Herodotos. Von H. Stein. 1. Bd. 1. Heft: 1. Buch. 3. Aufl. 18 Sgr.
1. Bd. 2. Heft: 2. Buch. 2. Aufl. 12 Sgr. — 2. Bd.: 3. u. 4. Buch. 2. Aufl. $22^1/_2$ Sgr. — 3. Bd.: 5. u. 6. Buch. 2. Aufl. 15 Sgr. — 4. Bd.: 7. Buch. 2. Aufl. 15 Sgr. — 5. Bd.: 8. u. 9. Buch. 2. Aufl. 18 Sgr.

Homers Odyssee. Von J. U. Faesi und W. C. Kayser.
— — 1. Bd. 5. Aufl. (Ges. I—VIII.) . . . . . . 15 Sgr.
— — 2. Bd. 5. Aufl. (Ges. IX—XVI.) . . . . . 15 Sgr.
— — 2. Bd. 4. Aufl. (Ges. XIII—XXIV.) . . . . 15 Sgr.
— Iliade. Von J. U. Faesi u. F. R. Franke. 1. Bd. 5. Afl. (Ges. I—VI.) 18 Sgr.
— — — 2. Bd. 5. Aufl. (Ges. VII—XII). 15 Sgr.
— — — 2. Bd. 4. Aufl. (Ges. XIII—XXIV.) 25 Sgr.

Isokrates, ausgewählte Reden. Von R. Rauchenstein.
Panegyricus und Areopagiticus. 3. Aufl. . . . . 10 Sgr.

Lucians ausgewählte Schriften. Von J. Sommerbrodt.
1. Bd.: Lucians Traum. Charon. Timon. . . . . 10 Sgr.
2. Bd.: Nigrinus. Der Hahn. Icaromenippus. 2. Aufl. . . 12 Sgr.
3. Bd.: Wie man Geschichte schreiben soll. Die Rednerschule. Der Fischer. Büchernarr. Ueber die Pantomimik . 12 Sgr.

Lysias, ausgewählte Reden. Von R. Rauchenstein. 5. Aufl. 18 Sgr.

Platons ausgew. Dialoge. Von H. Sauppe. 2. Bd: Protagoras. 2. Aufl. 10 Sgr.

Plutarch, ausgewählte Biographien. Von C. Sintenis u. R. Hercher.
1. Bd.: Aristides und Cato maior. 3. Aufl. . . . . . . 9 Sgr.
2. Bd.: Agis und Cleomenes. Tiberius und G. Gracchus. 3. Aufl. 12 Sgr.
3. Bd.: Themistokles und Perikles. 3. Aufl. . . . . . . 10 Sgr.

Sophokles. Von F. W. Schneidewin und A. Nauck.
1. Bd.: Aias. 6. Aufl. . . . . 12 Sgr.
2. Bd.: Oedipus Tyrannos. 5. Aufl. . . . . 10 Sgr.
3. Bd.: Oedipus auf Kolonos. 5. Aufl. . . . . 12 Sgr.
4. Bd.: Antigone. 6. Aufl. . . . . 12 Sgr.
5. Bd.: Elektra. 5. Aufl. . . . . 12 Sgr.
6. Bd.: Trachinierinnen. 3. Aufl. . . . . 10 Sgr.
7. Bd.: Philoktet. 6. Aufl. . . . . 12 Sgr.

Thukydides. Von J. Classen. 1. Band: 1. Buch. $22^1/_2$ Sgr.
2. Band: 2. Buch. 2. Aufl. 12 Sgr. 3. Band: 3. Buch. 13 Sgr.
4. Band: 4. Buch. . . . . 15 Sgr.

Xenophons Anabasis. Von C. Rehdantz. 1. Bd.: 1.—3. Buch. 2. Aufl. 15 Sgr.
— — — 2. Band: 4.—7. Buch. 2. Aufl. 15 Sgr.
— Cyropädie. Von F. K. Hertlein. 1. Band. 3. Aufl. 15 Sgr.
— — — 2. Band. 2. Aufl. 15 Sgr.
— Memorabilien. Von L. Breitenbach. 4. Aufl. . . 15 Sgr.

Aeschylos, Agamemnon. Von F. W. Schneidewin . . . . $22^1/_2$ Sgr.
— Perser. Von L. Schiller . . . . 12 Sgr.

POLYBII

HISTORIAE.

EDIDIT

FRIDERICUS HULTSCH.

VOL. IV.

BEROLINI
APUD WEIDMANNOS
MDCCCLXXII.

POLYBII HISTORIARUM
FRAGMENTA.

Bekk. pag. 899

RELIQUIAE LIBRI XX.

RES GRAECIAE ET ASIAE.

ANTIOCHUS IN GRAECIA.

a. u. 562 * *Τριάκοντα τῶν ἀποκλήτων προεχειρίσαντο τοὺς συν-* 1
εδρεύσοντας μετὰ τοῦ βασιλέως. * *ὁ δὲ συνῆγε τοὺς ἀπο-*
κλήτους καὶ διαβούλιον ἀνεδίδου περὶ τῶν ἐνεστώτων.

* *Ὅτι Ἀντιόχου πρεσβεύσαντος πρὸς Βοιωτοὺς οἱ* 2
Βοιωτοὶ ἀπεκρίθησαν τοῖς πρεσβευταῖς διότι παραγενο-
μένου τοῦ βασιλέως πρὸς αὐτούς, τότε βουλεύσονται περὶ
τῶν παρακαλουμένων.

RES GRAECIAE.

a. u. 563 * *Ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίδι καὶ τοῦ* 3
χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρεσβευταὶ
900 *παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα,*
παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ Καλλίστρατον.

---

3. Libro XX Polybius res annis 562 et 563 gestas enarravit 4. Liv. 35, 25–39, Appian. Syr. 9—12, Nissen. 171—173. 328 s. 5. Liv. 35, 42—51, Plut. Flamin. 15. 17, Diodor. 29, 1, Appian. Syr. 12. 13, Nissen. 12. 63. 174—176. 329 6. Suid. v. *ἀπόκλητοι*; conf. Liv. 35, 45, 9; 46, 2 *συνεδρεύοντας* Suid., corr. *Ca* 1019 9. O fol. 118v *Ur* 24 *Ἀντιόχου Rei* 639 pro *φιλίππου* 13. Liv. 36, 1—35, Appian. Syr. 13—21, Diodor. 29, 2. 3. 6—8, Plut. Flamin. 15—17, Philopoem. 15, Nissen. 12 s. 178—186. 329 14. O fol. 119r *Ur* 24 *χαλκίτιδι* O 15. *χειμῶντος* O, corr. pr. m.

2 οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν αὐτὸν μὴ προεμβιβά-
ζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον, θεωροῦντα
διότι πρόκεινται πάσης τῆς Ἑλλάδος πρὸς τὴν Ἰταλίαν·
3 ἀλλ' εἰ μὲν αὐτὸς δύναται προκαθίσας τῆς Ἠπείρου πα-
ρασκευάζειν σφίσι τὴν ἀσφάλειαν, ἔφασαν αὐτὸν δέξεσθαι
4 καὶ ταῖς πόλεσι καὶ τοῖς λιμέσιν· εἰ δὲ μὴ κρίνει τοῦτο
πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς
5 δεδιόσι τὸν ἀπὸ Ῥωμαίων πόλεμον. οἱ δὲ Ἠλεῖοι παρε-
κάλουν πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ
τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον.
6 ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμ-
ψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ τῶν
7 κοινῇ συμφερόντων, τοῖς δ' Ἠλείοις ἐξαπέστειλε χιλίους
πεζούς, ἡγεμόνα συστήσας Εὐφάνη τὸν Κρῆτα.
4 * Ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες
ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην
2 εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας. οὗτοι γὰρ μεγά-
λην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς Λευκ-
τρικοῖς καιροῖς, οὐκ οἶδ' ὅπως κατὰ τὸ συνεχὲς ἐν τοῖς
ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν προειρημένων,
3 ἔχοντες στρατηγὸν Ἀμαιόκριτον. ἀπὸ δὲ τούτων τῶν και-
ρῶν οὐ μόνον ἀφῄρουν, ἀλλ' ἁπλῶς εἰς τἀναντία τρα-
πέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφ' ὅσον οἷοί τ' ἦσαν ἠμαύ-
4 ρωσαν. Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς Αἰτωλοὺς ἐκπολεμω-
σάντων, μετασχόντες τούτοις τῆς αὐτῆς αἱρέσεως καὶ ποιη-
σάμενοι συμμαχίαν, μετὰ ταῦτα κατὰ τὸ συνεχὲς ἐπολέμουν
5 πρὸς Αἰτωλούς. ἐμβαλόντων δὲ μετὰ δυνάμεως εἰς τὴν
Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ
τῶν Ἀχαιῶν ἠθροισμένων καὶ μελλόντων παραβοηθεῖν

---

1. προεβιβάζειν O, προεκβιβάζειν *Ur*, προσεμβιβάζειν *Rei* 640, corr. *Sch* 5. δέξασθαι OU, corr. *Ca* 801 7. ἠξίου OU, corr. idem 9. πέμπει O 11. πέμπει O, corr. pr. m. in marg. 14. ἐμφανῆ OU, Εὐφανῆ *Ur*, accentum corr. *Sch* 15. P *Va* 102; conf. Athen. 10 p. 418a: Πολύβιος δ' ὁ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες μετὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ' εὐωχίας cet. vide pag. 1029, 9) 20. χρόνοις P, καιροῖς *Va* idque del. *Be* ἀεὶ vulgo invito P

οὐκ ἐκδεξάμενοι τὴν τούτων παρουσίαν συνέβαλον τοῖς
Αἰτωλοῖς, ἡττηθέντες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέ- 6
πεσον ταῖς ψυχαῖς ὥστ' ἀπ' ἐκείνης τῆς χρείας ἁπλῶς
οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν, οὐδ' ἐκοι-
901 νώνησαν οὔτε πράξεως οὔτ' ἀγῶνος οὐδενὸς ἔτι τοῖς
Ἕλλησι μετὰ κοινοῦ δόγματος, ἀλλ' ὁρμήσαντες πρὸς εὐ- 7
ωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν ἀλλὰ
καὶ ταῖς ψυχαῖς.

Τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη 5
παρ' αὐτοῖς τὸν τρόπον τοῦτον. μετὰ γὰρ τὴν προειρη- 2
μένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσ-
ένειμαν Αἰτωλοῖς τὸ ἔθνος. ἀνελομένων δὲ καὶ τούτων 3
πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου
πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου
Δημητρίου μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν οὐδένος πεῖραν
λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς
Μακεδόσι. βραχέος δ' αἰθύγματος ἐγκαταλειπομένου τῆς 4
προγονικῆς δόξης, ἦσάν τινες οἱ δυσαρεστοῦντες τῇ παρ-
ούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι. διὸ 5
καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς
τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προ-
γόνους· οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες.
οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν 6
γενομένης τινὸς περιπετείας τοιαύτης. Ἀντίγονος μετὰ 7
τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων
ἐπί τινας πράξεις πρὸς τὰ ἔσχατα τῆς Βοιωτίας, περὶ
Λάρυμναν παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν εἰς
τὸ ξηρὸν αἱ νῆες αὐτοῦ. κατὰ δὲ τὸν καιρὸν τοῦτον προσ- 8
πεπτωκυίας τῆς φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν
Ἀντίγονος, Νέων ἱππαρχῶν τότε, καὶ πάντας τοὺς Βοιω-
τῶν ἱππεῖς μεθ' αὐτοῦ περιαγόμενος χάριν τοῦ παρα-

---

6. *εὐωχίας Be* 9. *ἀνοίας* vulgo invito P 11. *ἀχεοὺς* P 17. *μακεδῶσι* P *δὲ* add. *Va* 18. *δυσηρεστοῦντες* P 25. *πλέον* P 26. *πρὸς*] *παρὰ* coni. *Sch* *περὶ* coni. *Sch* pro *πρὸς* 27. *λαβρύναν* P, corr. *Sch* auctore *Va* *εἰς* P, *πρὸς Va* vulgo 31. *μετ' αὐτοῦ* P, corr. *Be*

φυλάττειν τὴν χώραν, ἐπεγένετο τοῖς περὶ τὸν Ἀντίγονον
ἀπορουμένοις καὶ δυσχρηστουμένοις διὰ τὸ συμβεβηκός,
9 καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φεί-
10 σασθαι παρὰ τὴν προσδοκίαν αὐτῶν. τοῖς μὲν οὖν ἄλλοις
Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως
11 εὐδόκει τὸ γεγονός. ὁ δ' Ἀντίγονος, ἐπελθούσης μετ'
ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν
Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι
σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον
12 ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν. διὸ καὶ μετὰ ταῦτα, νικήσας 902
Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λα-
κεδαίμονος, ἐπιστάτην ἀπέλιπε τῆς πόλεως Βραχύλλην,
ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος
εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν
13 ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην. οὐ μόνον δὲ
ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συν-
εχές, ὁτὲ μὲν αὐτὸς ὁτὲ δὲ Φίλιππος, χορηγοῦντες καὶ
συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς
Θήβαις αὐτοῖς ἀντιπολιτευομένους, καὶ πάντας ἠνάγκασαν
μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν.

14 Τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην
ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως καὶ
6 τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως, τὰ δὲ κοινὰ τῶν Βοιω-
τῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι
καὶ πέντε ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρ' αὐτοῖς μήτε
περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε περὶ τῶν κοινῶν
2 ἐγκλημάτων, ἀλλ' οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν
ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον αἰεὶ τὴν δι-
καιοδοσίαν· ἔνιοι δὲ τῶν στρατηγῶν καὶ μισθοδοσίας
3 ἐποίουν ἐκ τῶν κοινῶν τοῖς ἀπόροις τῶν ἀνθρώπων. ἐξ
ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις πε-
ριποιεῖν τὰς ἀρχάς, δι' ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων

10. Ἀσίαν] *Εὔβοιαν Rei* 754 12. *ἀπέλειπε* P 13. *ταύτην* — 15. *Βραχύλλην* om. *Va* reliquique editores praeter *Di* 18. *ἀεὶ* vulgo invito P *κατηγονίσαντο* P 19. *αὐτοῖς Va* pro *αὐτοὺς* 24. *παρεγεγόνει* vulgo invito P 25. *καὶ ε̄* P 28. *ἀεὶ* P: vulgo

καὶ τῶν ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι
δὲ τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν.
πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην * Ὀφέλτας, 4
αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς
ὠφελεῖν, μετὰ δὲ ταῦτα, πάντας ἀπολεῖν ἔμελλεν ὁμολο-
γουμένως. τούτοις δ' ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ 5
εὐτυχής. οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος
ἐπιγενομένοις τελευτῶντες ἀπέλειπον, ὅπερ ἦν ἔθος παρ'
αὐτοῖς πρότερον, ἀλλ' εἰς εὐωχίας καὶ μέθας διετίθεντο
καὶ κοινὰς τοῖς φίλοις ἐποίουν· πολλοὶ δὲ καὶ τῶν ἐχόν- 6
των γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλεῖον μέρος
τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε
δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων
ἡμερῶν. διὸ καὶ Μεγαρεῖς μισήσαντες μὲν τὴν τοιαύτην 7
903 κατάστασιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς
μετὰ τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς
τοὺς Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν. Μεγαρεῖς γὰρ 8
ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν
κατ' Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεομένης
εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες προσέθεντο
τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν γνώμης. βραχὺ δὲ 9
πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πο-
λιτείᾳ τῶν Βοιωτῶν αὖτις ἀπένευσαν πρὸς Ἀχαιούς. οἱ 10
δὲ Βοιωτοὶ διοργισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν
ἐξῆλθον ἐπὶ τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις.
οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρου- 11
σίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ

---

2. δὲ add. *Va* 2. 4. ἀεί vulgo invito P 3. *] *καχεξίαν* coni. *Va*, *κατάστασιν* (vel *διαφθορὰν*) *Sch*, *κακοπραγμοσύνην* *Hu* 9. inc. Athen. 10 p. 418ᵇ (conf. supra ad p. 1026, 15): *ἐπ' εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ* cet. 11. *τοῖς συσσιτίοις* Athen., *τοῖς οὖσι. τοις* P 13. *δεῖπνα* *Va*, *διπλᾶ* P, *δειηνα* Athenaei codex A, *δειλινὰ* vulgo apud Athen. (conf. *Sch* animadv. in Athen. tom. V p. 335 et Ernestum de Leutsch, *Göttinger gel. Anzeigen* a. 1855 p. 260) 14. *διὸ καὶ*] *διόπερ* Athen. 14—17. *μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς*: des. Athen. 16. *αὖθις* vulgo invito P 20. *προεκάθισε* *Va*, *προσεκάθισεν* P 23. *αὖθις* P vulgo 26. *ποιούμενοι* P, corr. Salmasius (vide *Sch* tom. VII p. 409)

12 *προσβολὰς ποιεῖσθαι τῇ πόλει. πανικοῦ δ' ἐμπεσόντος*
αὐτοῖς καὶ φήμης ὅτι πάρεστι Φιλοποίμην τοὺς Ἀχαιοὺς
ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμακας ἔφυγον
προτροπάδην εἰς τὴν οἰκείαν.
7 *Τοιαύτην δ' ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς*
πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ Φίλιπ-
2 *πον καὶ τοὺς κατ' Ἀντίοχον καιρούς.' ἔν γε μὴν τοῖς*
ἑξῆς οὐ διέφυγον, ἀλλ' ὥσπερ ἐπίτηδες ἀνταπόδοσιν ἡ
τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμβαίνειν· ὑπὲρ
ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην.
3 * *Ὅτι οἱ πολλοὶ πρόφασιν μὲν εἶχον τῆς πρὸς Ῥω-*
μαίους ἀλλοτριότητος τὴν ἐπαναίρεσιν τὴν Βραχύλλου
καὶ τὴν στρατείαν, ἣν ἐποιήσατο Τίτος ἐπὶ Κορώνειαν
διὰ τοὺς ἐπιγινομένους φόνους ἐν ταῖς ὁδοῖς τῶν Ῥω-
4 *μαίων, τῇ δ' ἀληθείᾳ καχεκτοῦντες ταῖς ψυχαῖς διὰ τὰς*
5 *προειρημένας αἰτίας. καὶ γὰρ τοῦ βασιλέως συνεγγίζοντος*
ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν οἱ τῶν Βοιωτῶν ἄρξαντες·
συμμίξαντες δὲ καὶ φιλανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν
εἰς τὰς Θήβας.
8 * *Ἀντίοχος δὲ ὁ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι*
καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, παρελθὼν
εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα 904
μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς,
τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο,
2 *καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐρασθεὶς γοῦν παρ-*
θένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτι-
μήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων.
3 *ἦν δ' αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ, ἑνὸς τῶν ἐπι-*
4 *φανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα. καὶ τοὺς γάμους*
συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα,
τῶν ἐνεστώτων οὐδ' ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο

---

3. *ἀπολειπόντες* et 6. *διόλισθον* P, corr. *Va* 11. P *Va* 110
17. *ἄρχοντες* coni. *Va* 19. post *Θήβας* subscripta in P *τέλος τοῦ κ̄ λόγου τῆς πολυβίου ἱστορίας* 20. Athen. 10 p. 439e; alia ex hac historiae parte servavit Diodor. 29, 2 (conf. etiam Appian. Syr. 16, Plut. Flamin. 16)

δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ 5
ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου.

* Nec praeter quingentos, qui circa regem fuerunt, ex 6
toto exercitu quisquam effugit, etiam ex decem milibus militum, quos Polybio auctore traiecisse secum regem in Graeciam scripsimus, exiguus numerus.

* *Ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρα-* 9
τηγὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις, ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως. ταῦτα δὲ διαλαβόντες ἐξαπ- 2
έστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλησον· οἳ 3
συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προέθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβηθέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν. ὁ γὰρ Μάνιος κατὰ μὲν τὸ 4
παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν, περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων οἰκονομίας· δεχημέρους δὲ 5
ποιησάμενος ἀνοχὰς ἐκπέμψειν ἔφη μετ' αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν ὑπὲρ ὧν ἂν δέοιντο. γενομένων 6
δὲ τῶν ἀνοχῶν, καὶ τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων. οἱ μὲν οὖν Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν 7
προφερόμενοι τὰ προγεγονότα σφίσι φιλάνθρωπα πρὸς τοὺς Ῥωμαίους· ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν 8
οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ ἀρχῆς φιλαν-
905 *θρώπων δι' ἐκείνους, καὶ τῆς ἐνεστώσης ἔχθρας δι' Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλλεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς. διόπερ ἀφεμένους τοῦ* 9
δικαιολογεῖσθαι συνεβούλευε τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον, καὶ δεῖσθαι τοῦ στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις. οἱ δ' Αἰτωλοὶ καὶ πλείω 10

3. Liv. 36, 19, 11 7. O fol. 119 *Ur* 24 19. *μετ' αὐτῶν Ur*, *μετὰ τὸν* O 20. *ἐκέλευσε Ur* *ἂν* del. *Di* 22. *ὕπαταν* O
24. *προσφερόμενοι Ur* 33. *ἐπὶ Rei* 640, *ἐν* OU, del. *Sch*

*λόγον ποιησάμενοι περὶ τῶν ὑποπιπτόντων ἔκριναν ἐπι-
τρέπειν τὰ ὅλα Μανίῳ, δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων
11 πίστιν, οὐκ εἰδότες τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς
πίστεως ὀνόματι πλανηθέντες, ὡς ἂν διὰ τοῦτ' οἰκειοτέ-
12 ρους σφίσι τῆς λύσεως ὑπάρξοντας. παρὰ δὲ Ῥωμαίοις
ἰσοδυναμεῖ τό τε εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ
τὴν ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι.*

10 *Πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ
τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ Μα-
2 νίῳ κατὰ σπουδήν· οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ, καὶ
πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν, ἐπὶ κατα-
στροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς αὐτοὺς
3 ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Μάνιος μετα-
λαβὼν "οὐκοῦν οὕτως ἔχει ταῦτα" φησίν, "ὦ ἄνδρες
4 Αἰτωλοί;" τῶν δὲ κατανευσάντων, "τοιγαροῦν πρῶτον
μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε
5 κατ' ἰδίαν μήτε μετὰ κοινοῦ δόγματος, δεύτερον Δικαί-
αρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην,"
ὃς ἐτύγχανε τότε παραβεβοηθηκὼς εἰς Ναύπακτον, σὺν
δὲ τούτοις Ἀμύνανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμάνων
6 τοὺς ἅμα τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς. ὁ δὲ
Φαινέας μεσολαβήσας "ἀλλ' οὔτε δίκαιον" ἔφησεν "οὔθ'
7 Ἑλληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον." ὁ δὲ
Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν
αὐτὸν ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς
ὅλοις, "ἔτι γὰρ ὑμεῖς ἑλληνοκοπεῖτε" φησὶ "καὶ περὶ τοῦ
πρέποντος καὶ καθήκοντος ποιεῖσθε λόγον, δεδωκότες ἑαυ-*

---

3. *τίνα* O, *τὴν* U, *ἣν* *Ur* 4. *ἂν* *Ur*, *οὐ* OU 4. 5. *τοῦτο λειοτέρου σφίσιν ἠλοιοῦ ὑπάρξαντος* O, *τοῦτο λειοτέρου σφίσι ἠλειοῦ ὑπάρξοντος* U, *τοῦτο ἠπιωτέρου σφίσι Λευκίου* vel *τοῦ Μανίου ὑπάρξοντος* coni. *Ur*, *τοῦτο ἑτοιμοτέρου* vel *προχειροτέρου σφίσι ἐλέου* vel *τοῦ ζυγοῦ τῆς δουλείας ὑπάρξοντος* *Rei* 641, *τοῦτο λειοτέρου σφίσιν ἐλέου ὑπάρξοντος* vulgo, corr. *Hu* 14. *ἔχειν* OU, corr. *Ur* 15. *τοιγαροῦν, ἔφη, πρ.* coni. *Sch* 17. *μετὰ* *Ca* 803, *κατὰ* O, om. *Ur* (*ἀπὸ* Henr. Stephanus, *ἐκ* coni. *Sch*) 18. *Μενέσταν* (debuit *Μενεστᾶν*) coni. *Ur* coll. 21, 31, 13 et Livio 36, 28, 3 19. *εἰς ἀνάπακτον* O et, ut videtur, U, corr. *Ur* 24. *ἄνοιαν* U (non O) 25. *αὐτοῦ* OU, corr. *Ur* 27. *πρέποντος* O, *δέοντος* *Ur* *ποιεῖσθαι* O *δεδοκότες* O

τοὺς εἰς τὴν πίστιν; οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω
906 πάντας, ἂν τοῦτο ἐμοὶ δόξῃ." ταῦτα λέγων φέρειν ἅλυ- 8
σιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περιθεῖναι
περὶ τὸν τράχηλον. οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκ- 9
θαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες, οἱονεὶ παρα-
λελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς διὰ τὸ παρά-
δοξον τῶν ἀπαντωμένων· ὁ δὲ Λεύκιος καί τινες ἕτεροι 10
τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν
βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ
τυγχάνουσιν ὄντες πρεσβευταί. τοῦ δὲ συγχωρήσαντος 11
ἤρξατο λέγειν ὁ Φαινέας· ἔφη γὰρ αὐτὸν καὶ τοὺς ἀπο-
κλήτους ποιήσειν τὰ προσταττόμενα, προσδεῖσθαι δὲ καὶ
τῶν πολλῶν, εἰ μέλλει κυρωθῆναι τὰ παραγγελλόμενα.
τοῦ δὲ Μανίου φήσαντος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν 12
ἀνοχὰς αὐτοῖς δοθῆναι δεχημέρους. συγχωρηθέντος δὲ καὶ
τούτου, τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, παραγενόμενοι 13
δ' εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγο-
νότα καὶ τοὺς ῥηθέντας λόγους. ὧν ἀκούσαντες τότε πρῶ-
τον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ τῆς
ἐπιφερομένης αὐτοῖς ἀνάγκης. διὸ γράφειν ἔδοξεν εἰς τὰς 14
πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ βουλεύ-
σασθαι περὶ τῶν προσταττομένων. διαδοθείσης δὲ τῆς 15
φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν,
οὕτως ἀπεθηριώθη τὸ πλῆθος ὥστ' οὐδ' ἀπαντᾶν οὐδεὶς
ἐπεβάλετο πρὸς τὸ διαβούλιον. τοῦ δ' ἀδυνάτου κωλύ- 16
σαντος βουλεύσασθαι περὶ τῶν ἐπιταττομένων, ἅμα δὲ
καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν τοῦτον καταπλεύσαν-
τος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα τοῦ κόλπου τοῦ Μηλιέως,
ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο, καὶ διασαφοῦντος τὴν τοῦ
βασιλέως εἰς αὐτὸν προθυμίαν καὶ τὰς εἰς τὸ μέλλον
ἐπαγγελίας, ἔτι μᾶλλον ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι
πέρας ὑπὲρ τῆς εἰρήνης. ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν 17

3. ἐκέλευσε O et Ur II 16, ἐκέλευε Ur I 27 vulgo σκύλακας O
5. ἵστασαν OU, corr. Sch 7. ἀπατωμένων O λάριος OU (sed in O α simile ευ), corr. Ur 9. βουλεύεσθαι Ur 26. βουλεύσαντος O, corr. pr. m. 29. τὴν ante τοῦ om. O 30. εἰς αὐτοὺς coni. Sch
32. "vox πέρας in exemplari corrupte legebatur" Ur II 17

ταῖς ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις ὁ πόλεμος ἐγεγόνει
τοῖς Αἰτωλοῖς.
11 Περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας οὐκ
2 ἄξιον παρασιωπῆσαι. παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου
δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφ' ἧς ὥρμηθ' ἡμέρας·
3 καταλαβὼν δὲ τοὺς Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν,
| τοὺς δὲ Μακεδόνας ἤδη μὲν ἀφεστῶτας ἀπὸ τῆς Λαμίας, 907
4 οὐ μακρὰν δὲ στρατοπεδεύοντας τῆς πόλεως, τὰ μὲν χρή-
ματα εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς
νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων
5 διαπεσεῖν εἰς τὴν Ὑπάταν. ἐμπεσὼν δ' εἰς τοὺς προκοί-
τους τῶν Μακεδόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι
τῆς συνουσίας ἀκμαζούσης, προορώμενος ἤτοι πείσε-
σθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν ἢ
6 παραδοθήσεσθαι τοῖς Ῥωμαίοις. τοῦ δὲ πράγματος ἀγγελ-
θέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄν-
τας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν
7 αὐτοῦ ποιήσασθαι φιλάνθρωπον. μετὰ δέ τινα χρόνον
αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ, καὶ πολλὰ κατα-
μεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς
μὲν ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ ταῦ-
τα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην
ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὐ-
τὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν τοῖς κατ' ἀλ-
8 λήλων καιροῖς. ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι
τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ τὸν Νίκανδρον πα-
ρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργε-
σίας ἐξέπεμπε μετὰ προπομπῆς ἱκανῆς, παραγγείλας τοῖς
ἐπὶ τούτῳ τεταγμένοις ἀσφαλῶς εἰς τὴν Ὑπάταν αὐτὸν
9 ἀποκαταστῆσαι. ὁ δὲ Νίκανδρος, τελέως ἀνελπίστου καὶ

5. *ὡρμίσθη* OU, *ὡρμήθη* *Rei* 642, corr. *Hu* Fleckeiseni annal. 1867 p. 676 (conf. quaest. II 5) 7. *δὲ* add. *Rei* 642 *ἤδη μὲν ἀφεστῶτας Hu*, *μὲν ἀφεστῶτας* OU, *ἄρτι μὲν ἀφ.* *Rei* 642, *ἀφεστῶτας μὲν Sch* 9. *Λάμιαν Di* 10. *ἐπεβάλλετο Ur* (non O) 11. *προκρίτους* OU, corr. *Gro* 13. *προορώμενος ἤτοι Hu*, *πρὸς τὸ* OU, *προσδοκῶν ἢ* coni. *Sch* 23. *τῆς*] *τοῖς* O, sed *ῆς* superscr. pr. m. 29. *τούτῳ* O (idem correxerat *Rei* 642), *τούτων Ur* 30. *ἀνελπίστου Rei* 642 auctore *Ca* 805 pro *ἀνελθὼν*

παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνε-
κομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ
ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακεδόνων
οἰκίᾳ. διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς 10
ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι, καὶ δυσχερῶς ἀντι-
πράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς, εἰς ὑποψίας καὶ
διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ
μετήλλαξε τὸν βίον.
920 * * ἐξ αὐτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν· 12 (21,15)
ἀλλ' ὥσπερ τοῖς ἐπὶ τῶν πλείστων ἐργολαβοῦσι πολλοὶ
προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποι-
οῦνται φιλίας καὶ συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος ὁ
προσοίσων ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παρά-
παν, ἕως [ἂν] ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμό- 2
λαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ
πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδη-
μήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξασθαι περὶ
τούτων οὐθέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον
ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς. τοῦ δὲ Φιλο- 3
ποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ
φιλανθρώπως, ὁ μὲν Τιμόλαος περιχαρὴς ἦν, ὑπολαβὼν
καθῖχθαι τῆς ἐπιβολῆς, ὁ δὲ Φιλοποίμην ἥξειν ἔφη μετ' 4
ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα· θέλειν γὰρ εὐχαρι-
στῆσαι πᾶσι τοῖς ἄρχουσι περὶ τούτων. ἐλθὼν δὲ μετὰ 5
ταῦτα καὶ κληθεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώ-
σκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὐτὸν εὔνοιαν, μάλιστα
δ' ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης
τιμῆς. τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχε- 6
σθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι. δεῖν γὰρ οὐ τοῖς φί-
λοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους, ἐξ

---

2. τὸν] τὸ O 3. ἐνστάσεως *Ur* 6. ὑποψίαν *Ur* 7. ἐμ-
πεσὼν *Ur*, ἐν πα^{σ} O, ἐμπέσαι U 9. M ineunte folio (conf. ad p. 938, 28) *Ma* 409 *Hey* 61, 1; conf. Plut. Philopoem. 15, Nissen. 284 αὐτῶν M vulgo 10. τοῖς add. *Hu* 13. ἑκὼν *Hey*, ἑλὼν dubiis ductibus M, om. *Ma* 14. ἂν del. *Di* προεχείρισαν M, corr. Geelius 18. μέχρι ποτὲ *Hu* 22. καθῆχθαι M, corr. *Ma* 23. τὴν λακεδαίμονος | M, τῆς Λακεδαίμονος *Ma*, corr. Luchtius

ὧν ὁ περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται, πολὺ δὲ
7 *μᾶλλον τοῖς ἐχθροῖς, ἵνα οἱ μὲν φίλοι τηροῦντες τὴν παρ-*
ρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς, ἐπὰν προθῶνται
τῇ πόλει βοηθεῖν, οἱ δὲ ἐχθροὶ καταπιόντες τὸ δέλεαρ ἢ 921
συνηγορεῖν αὐτοῖς ἀναγκάζωνται ἢ σιωπῶντες μηδὲν δύ-
νωνται βλάπτειν.

FRAGMENTUM INCERTUM.

8 * *Ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων διαλαμβάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις ἡ κατὰ τὴν ἐνάργειαν πίστις.*

RES ASIAE.

FRAGMENTA GEOGRAPHICA.

13 (11) * *Κόραξ, ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου.* 907
Πολύβιος εἰκοστῷ.
* *Ἀπεράντεια, πόλις Θεσσαλίας. Πολύβιος εἰκόστῷ.* 908

RELIQUIAE LIBRI XXI.

RES ITALIAE.

1 (20, 12) * *Ὅτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη καὶ τὴν ἐκ τῆς* a. u. 564
Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι, παρα-
2 *γενέσθαι διεψευσμένην τῶν ἐλπίδων. ἐπρέσβευον μὲν γὰρ*

---

4. *καταλιπόντες* M, *καταπίνοντες* *Ma*, corr. *Be* 5. *ἀναγκάζονται* M, corr. Geelius 7. M *Ma* 411 *Hey* 61, 23 (plane incertum est, utrum ex hoc an proximo libro hoc fragmentum desumptum sit) 9. *γενόμενον* legit *Hey*, *γινόμενον* *Ma* *αὐτόπτην* Luchtius, *κατ' ὀπῆς* *Ma*, "in codice non satis liquet" *Hey* *μέγα* *Di* 10. *διαφέρειν* | M, corr. *Ma* *δετι* M, distinxit Geelius 11. *ἐνέργειαν* legerunt *Ma* et *Hey*, corr. *Be* 12. rebus Graeciae enarratis scriptor extremo libro res in Asia a. 563 gestas exposuit, de quibus conf. Liv. 36, 41—45, Appian. Syr. 21. 22, Nissen. 186 s. 330 14. 16. Stephanus Byz. 16. *Ἀπεραντία* coni. *Sch* coll. 21, 25, 3 et 5 17. libro XXI Polybins res annis 564. 565. 566 gestas enarravit 18. Nissen. 330 19. O fol. 123r *Ur* 29 20. *Ῥώμης* *Ur* pro *ῥωμαίων*

περὶ τῶν ὁμήρων καὶ τῶν κωμῶν· ἡ δὲ σύγκλητος περὶ 3
μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρ' αὑτῶν
ἀποστελλομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βου-
λεύσασθαι θέλειν. περὶ δὲ τῶν φυγάδων τῶν ἀρχαίων 4
θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰ-
κείαν ἠλευθερωμένης τῆς Σπάρτης.

* Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος ἐχρη- 2
μάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς· ἧκον γὰρ παρ' (20, 13) 2
αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυ-
μίαν, ἣν παρέσχε τοῖς Ῥωμαίοις ὁ βασιλεὺς ἐν τῷ πρὸς
Ἀντίοχον πολέμῳ. ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον 3
ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα, ὁμοίως δὲ καὶ τῶν φό-
ρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν
πίστιν ἐν τοῖς ἐνεστῶσι καιροῖς. παραπλησίως δὲ καὶ 4
τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε, πλὴν Ἀρμένα τοῦ
Νάβιδος υἱοῦ· τοῦτον δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλ-
λάξαι τὸν βίον.

* Ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης 3
ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν (1)
ἐλιννύας ἄγειν ἡμέρας ἐννέα (τοῦτο δ' ἔστι σχολάζειν παν- 2
δημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημάτων),
μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς 3
παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. γενομένων δὲ 4
909 πλειόνων παρ' ἀμφοῖν λόγων, ἔδοξε τῷ συνεδρίῳ δύο προ-
τείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ διδόναι τὴν ἐπιτροπὴν
περὶ πάντων τῶν καθ' αὑτούς, ἢ χίλια τάλαντα παραχρῆμα
δοῦναι καὶ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις.
τῶν δ' Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι 5
δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν
ἡ σύγκλητος. διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος. 6

2. *αὐτῶν* OU, *αὐτῆς* *Ur* 4. *ἀρχαίων* *Sch* pro *ἀχαιῶν* 7. *Ur* 29, omittit hoc fragmentum O 11. *υἱὸν* *Rei* 643 pro *οὖν* 13. *παραλύσειν* *Sch* pro *παράλυσιν* 16. *Νάβιδος* *Ur* pro *μάνιδος* 18. O fol. 123ᵛ *Ur* 30; conf. Liv. 37, 1, Diodor. 29, 4, Nissen. 13. 187 *τοῖς* om. *Ur* 20. $\overline{\vartheta}$ OU 27. *δοῦναι* del. *Na* coll. cap. 4, 13 28. *ῥητοῖς* OU, corr. *Ur* 30. *διὸ καὶ* — 1038, 4. *τήν τε τῶν* om. O

RES GRAECIAE.

4 (2) * Ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου
τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν
Ἀθηναίων δῆμος, πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων
ταλαιπωρίαν καὶ τὴν τοῦ Ποπλίου παρουσίαν, ἐξαπέστειλε
2 πρεσβευτὰς τοὺς περὶ τὸν Ἐχέδημον, ἐντειλάμενος ἅμα μὲν
ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ
3 καταπειράζειν τῆς πρὸς Αἰτωλοὺς διαλύσεως. ὧν παρα-
γενομένων ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώ-
πει τοὺς ἄνδρας, θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς
4 τὰς προκειμένας ἐπιβολάς. ὁ γὰρ προειρημένος ἀνὴρ ἐβού-
λετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς· εἰ δὲ
μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν ταῦτα
5 διαβαίνειν εἰς τὴν Ἀσίαν, σαφῶς γινώσκων διότι τὸ τέλος
ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώ-
σασθαι τὸ τῶν Αἰτωλῶν ἔθνος, ἀλλ' ἐν τῷ νικήσαντας
6 τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας. διόπερ ἅμα τῷ μνη-
σθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως, ἑτοίμως προσ-
δεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν
7 αὐτοὺς καὶ τῶν Αἰτωλῶν. οἱ δὲ περὶ τὸν Ἐχέδημον προ-
διαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπά-
ταν αὐτοὶ διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν
8 Αἰτωλῶν. ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων κατεστά-
9 θησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις· οἳ καὶ παραγενόμε-
νοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς
στρατοπεδεύοντας ἐν ἑξήκοντα σταδίοις ἀπὸ τῆς Ἀμφίσσης,
πολλοὺς διετίθεντο λόγους, ἀναμιμνήσκοντες τῶν γεγονότων
10 σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους. ἔτι δὲ πρᾳότερον
καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου, καὶ προ- 910
φερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πρά-

1. Liv. 37, 4—7, Appian. Syr. 23, Maced. 9 extr., Nissen. 190. 330
2. O fol. 123 (vide tamen ad p. 1037, 30) *Ur* 30 9. ὑποδεξάμενος
O 12. τὰ *Ur*, καὶ O 13. διειλείφει *Ur* 17. διόπερ om. *Ur*
24. συμμίξαντες OU, corr. Henr. Stephanus 26. ξ OU ἀμφίσης
O 28. πρότερον OU, corr. *Gro* 30. λιβύνην O, corr. pr. m.

ξεις, καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατ᾽ ἐκεί-
νους τοὺς τόπους αὐτῷ πιστεύσασι, καὶ τέλος οἰομένου
δεῖν ἐγχειρίζειν σφᾶς αὐτῷ καὶ πιστεύειν, τὰς μὲν ἀρχὰς 11
ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν ὡς αὐτίκα μάλα
τελεσιουργηθησομένης τῆς διαλύσεως· ἐπεὶ δέ, πυθομένων 12
τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύ-
κιος διεσάφησε διότι δυοῖν προκειμένων αὐτοῖς αἵρεσις
ὑπάρχει (δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων 13
τῶν καθ᾽ αὑτούς, ἢ χίλια τάλαντα παραχρῆμα, καὶ τὸν αὐ-
τὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις), ἐδυσχρήστησαν 14
μὲν οἱ παρόντες τῶν Αἰτωλῶν, ὡς ἔνι μάλιστα, διὰ τὸ μὴ
γίνεσθαι τὴν ἀπόφασιν ἀκόλουθον τῇ προγενομένῃ λαλιᾷ,
πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς
Αἰτωλοῖς.

Οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν 5
προειρημένων· οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς (3) 2
ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων. ἦν δὲ 3
τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν
χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατη-
θῆναι, καθ᾽ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς
παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον. διόπερ ἀπορούμε- 4
νοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς
αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται
τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄν-
δρας καὶ τὰς γυναῖκας. οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν 5
Πόπλιον διεσάφουν τὰ δεδογμένα. τοῦ δὲ Λευκίου φή- 6
σαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν
ἐφ᾽ οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον, οἱ δὲ 7
περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συν-
εβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμπο-
δίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνε-

---

1. *τοῖς Ur*, *τοὺς* O 2. *ὁρομένου* U (unde *προσφερομένου* coniecerat *Ur*, *φαμένου Ca* 807) 3. *αὐτῷ* O, *αὐτοὺς Ur* 5. *τελεσιουργηθησομένης* OU (vide *Ur* II 19), *τελεσιουργησομένης Ur* I 32 *ποιθομένων* O, *πειθομένων* U et sec. m. in O, corr. *Ca* 807 8. *δεῖν Gro* pro *δεῖ* 16. *δὲ* om. O *ἐχέδαμον* O 17. *ἀποκλήροις* OU, corr. *Ur* 21. *διάλυσιν* OU, corr. *Ur* 29. *ἐχέδιμον* O

στώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς
8 *τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων,*
9 *εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν· χεῖρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε* 911
10 *μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας. φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰ-*
11 *τωλοῖς ὑπὲρ τῶν ἀνοχῶν. ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμή-*
12 *νους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον. ὁ δὲ Πόπλιος πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιου-*
13 *μένοις. γραφεισῶν δὲ τῶν ὁμολογιῶν ὁ μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην.*

RES ASIAE.

6 (4) ** Οἱ δὲ Φωκαιεῖς τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον.*

2 ** Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς Σέλευκον ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας*
3 *αὐτῶν, ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ὅλων κρί-*
4 *σιν, μετὰ δὲ ταῦτα πειθαρχεῖν τοῖς εἰρημένοις. ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσσανδρος καὶ Ῥόδων, ἐναν-*

---

2. 3. *ἀξιουμένων, καλῶς ἔχειν· εἰ* coni. *Ur* II 20   5. *ἀδυνάτους* O   7. *πρὸς Ur, περὶ* O   8. *ἑξαμίνους* O   11. *ταχέως ἔσται πεισε* O   14. *ἐπηλάττετο* O, *ἀπημάττετο* U, corr. *Ur* II 20   16. Liv. 37, 8–45, Appian. Syr. 22—38, Nissen. 190—197. 330 s.   17. Suid. v. *ἐπισταθμευόμενοι*; conf. Liv. 37, 9, 1 s.   *Φωκεῖς* Suid., corr. *Sch*   20. O fol. 126r *Ur* 33   23. *πρὸς* OU, *περὶ Ur* I 33   25. *ὅλων Ca* 809 pro *ἄλλων*   27. *τοῦ*] *τῆς* O   28. *κάσανδρος* OU   *καὶ Ῥόδων Ur, ἠρόδων* U, *ἡ ῥόσων* O, *Ἡρόδωρος* (debuit *καὶ Ἡρ.*) *Rei* 646

τίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γε-
λίας. ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ 5
τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχεν, τοὺς δὲ περὶ τὸν Ἡγίαν
παρεώρα. πυθόμενος δὲ τὴν ὁρμὴν τῶν πολλῶν καὶ τὴν 6
σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρηματισμὸν καὶ τὴν ἔντευ-
ξιν τῶν παραγεγονότων προῆγε πρὸς τὴν πόλιν.

* Ἐξελθόντες μὲν Γάλλοι δύο μετὰ τύπων καὶ προ- 7
912 στηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι περὶ τῆς
πόλεως.

* Πυρφόρος, ᾧ ἐχρήσατο Παυσίστρατος ὁ τῶν Ῥο- 7
δίων ναύαρχος. ἦν δὲ κημός· ἐξ ἑκατέρου δὲ τοῦ μέρους (5) 2
τῆς πρώρρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς ἐπι-
φάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμόζοντο κοντοὶ προτείνον-
τες τοῖς κέρασιν εἰς θάλατταν. ἐπὶ δὲ τὸ τούτων ἄκρον 3
ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο πλήρης πυρός, ὥστε 4
κατὰ τὰς ἐμβολὰς καὶ παρεμβολὰς εἰς μὲν τὴν πολεμίαν
ναῦν ἐμπαράπτεσθαι πῦρ, ἀπὸ δὲ τῆς οἰκείας πολὺν ἀφε-
στάναι τόπον διὰ τὴν ἔγκλισιν.

* Ὅτι Παμφιλίδας ὁ τῶν Ῥοδίων ναύαρχος ἐδόκει 5
πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Παυ-
σιστράτου διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στασιμώτερος
μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν. ἀγαθοὶ γὰρ οἱ πολλοὶ 6

1. *καὶ γαγελλίας* O 6. *προσῆγε* O 7. Suid. v. *προστηθιδίων*; conf. Liv. 37, 9, 9 *μὲν Γάλλοι* Toupius pro *μεγάλοι* (conf. etiam *Va* adnot. in excerpta Polyb. p. 36) 10. Suid. v *πυρφόρος*; conf. Liv. 37, 11, 13; praeterea ante hoc fragmentum inserenda esse e Suida v. *ἐξέστηκε*: *ὁ δὲ τῇ πολυχρονίῳ τριβῇ τῶν πολεμικῶν οὐδ' ὅλως ἐξέστη τῶν φρενῶν* suspicatur Mauritius Müller Fleckeiseni annal. 1868 p. 392 collato Liv. 37, 11, 7: *Pausistratus primo, ut in re necopinata, turbatus parumper, deinde vetus miles celeriter collecto animo* cet. *πασίστρατος* Suidae codices AE, *πεισίστρατος* alii, corr. *Va* adnot. in excerpta Polyb. p. 20 et 36 12. *πρώρας* Suid. *ἄγκυλαι* Suidae codices ABVE, *ἄγκυραι* vulgo apud eundem, corr. Bernhardyus 14. *κέρασιν Sch* pro *κύμασιν* 16. *παρεμβολὰς* vix sanum est, *ἀντιπεριαγωγὰς Hu* coll. 1, 22, 8 17. *ἐκταράττεσθαι* Suid., *ἐπαράττεσθαι Sch*, corr. *Hu* 19. P *Va* 110; inc. Suid. v. *Παμφιλίδας*: *Π., Ῥοδίων ναύαρχος· ὃς ἐδόκει* cet., idem v. *εὐαρμοστότερος*: *ὁ δὲ ἐδόκει* cet. 20. *πάντας τοὺς* Suid. utroque loco, *τοὺς πάντας* P *τοῦ* om. Suid. v. *εὐαρμ.* *πασιστράτου* P optimique Suidae codices utroque loco, corr. *Va* adnot. p. 20 22. *ὑπάρχειν*: des. Suid. v. *εὐαρμ.*; inc. idem v. *διάληψις*: *οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων — συμβαινόντων ἀγαθοὶ ποιεῖσθαι* cet.

τῶν ἀνθρώπων· οὐκ ἐκ τῶν κατὰ λόγον ἀλλ' ἐκ τῶν συμ-
7 βαινόντων ποιεῖσθαι τὰς διαλήψεις. ἄρτι γὰρ δι' αὐτὸ
τοῦτο προκεχειρισμένοι τὸν Παυσίστρατον, διὰ τὸ πρᾶξιν
ἔχειν τινὰ καὶ τόλμαν, παραχρῆμα μετέπιπτον εἰς τἀναντία
ταῖς γνώμαις διὰ τὴν περιπέτειαν.
8 (6) * Ὅτι κατὰ τὸν καιρὸν τοῦτον εἰς τὴν Σάμον προσ-
έπεσε γράμματα τοῖς περὶ τὸν Λεύκιον καὶ τὸν Εὐμένη
παρά τε Λευκίου τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος καὶ παρὰ
2 Ποπλίου Σκιπίωνος, δηλοῦντα τὰς πρὸς τοὺς Αἰτωλοὺς γε-
γενημένας συνθήκας ὑπὲρ τῶν ἀνοχῶν καὶ τὴν ἐπὶ τὸν Ἑλ-
3 λήσποντον πορείαν τῶν πεζικῶν στρατοπέδων. ὁμοίως δὲ
καὶ τοῖς περὶ τὸν Ἀντίοχον καὶ Σέλευκον ταῦτα διεσαφεῖτο
παρὰ τῶν Αἰτωλῶν.
9 (7) * Ὅτι καὶ κατὰ τὴν Ἑλλάδα, πρεσβείας παραγενομέ-
νης εἰς Ἀχαΐαν παρ' Εὐμένους τοῦ βασιλέως ὑπὲρ συμμα-
2 χίας, ἀθροισθέντες εἰς ἐκκλησίαν οἱ πολλοὶ τῶν Ἀχαιῶν τήν
τε συμμαχίαν ἐπεκύρωσαν καὶ νεανίσκους ἐξαπέστειλαν, πε-
ζοὺς μὲν χιλίους ἱππεῖς δὲ ἑκατόν, ὧν ἡγεῖτο Διοφάνης 913
ὁ Μεγαλοπολίτης.
3 * Ὅτι Διοφάνης ὁ Μεγαλοπολίτης μεγάλην ἕξιν εἶ-
χεν ἐν τοῖς πολεμικοῖς διὰ τὸ πολυχρονίου γεγονότος τοῦ
πρὸς Νάβιν πολέμου τοῖς Μεγαλοπολίταις ἀστυγείτονος
πάντα συνεχῶς τὸν χρόνον ὑπὸ τὸν Φιλοποίμενα τεταγμέ-
νος τριβὴν ἐσχηκέναι τῶν κατὰ πόλεμον ἔργων ἀληθινήν.
4 χωρίς τε τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν σωμα-
τικὴν χρείαν ἦν ὁ προειρημένος ἀνὴρ δυνατὸς καὶ κατα-

---

2. *διαλήψεις*: des. P Suid. v. *Παμφ.* (pergit Suid. v *διάλ.*) 3. *Πεισίστρατον* vulgo apud Suid. 5. 6. inter cap. 7 et 8 ex Suida v. *ἕρμα* interserenda esse *παρεκόμιζε ναῦς φορτηγούς, ἃς ἕρματος γεμούσας ἐπενόει βυθίσας κατὰ τὸν τοῦ λιμένος ἔκπλουν ἀποκλείειν τοὺς πολεμίους καθόλου τῆς θαλάττης* suspicatur Mauritius Müller Fleckeiseni annal. a. 1870 p. 48 collato Liv. 37, 14, 6 s.: *se in animo habuisse tota classe Ephesum petere et onerarias ducere multa saburra gravatas atque eas in faucibus portus supprimere — ita ademptarum se maris usum hostibus fuisse* 6. O fol. 126ᵛ *Ur* 34 7. *εὐμενῆ* OU, corr. *Ca* 809 8. *λευκίαν* O 10. 11. *τῆς — πορείας* coni. *Ur*
14. *Ur* 34, omittit hoc fragm. O 15. *Εὐμενοῦς* *Ur* 18. *δὲ* ρ̄ *Ur* 20. P *Va* 110, Suid.: *Διοφάνης. οὗτος Μεγαλοπολίτης ἦν· ὃς μεγάλην* cet. 26. *προειρημένος* om. Suid. *καὶ* om. P

πληκτικός. τὸ δὲ κυριώτατον, πρὸς πόλεμον ὑπῆρχεν ἀνὴρ 5
ἀγαθὸς καὶ τοῖς ὅπλοις ἐχρῆτο διαφερόντως.
* Ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμ- 10 (8)
βαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασι-
λέως, καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικὰς ἀλλὰ καὶ τὰς
πεζικὰς δυνάμεις ἐπ' αὐτὸν παραγινομένας, ἐβουλεύετο
λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός τε Ῥωμαίους
καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους. ἐξάρας οὖν ἅπαντι τῷ 2
στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν, καὶ λαβὼν λόφον
τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου
κατέστησε, τοὺς δ' ἱππεῖς παρ' αὐτὴν τὴν πόλιν παρενέ-
βαλε, πλείους ὄντας ἑξακισχιλίων. αὐτὸς δὲ μεταξὺ τού- 3
των γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς
τὴν πόλιν ὑπὲρ διαλύσεων. ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων 4
συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν
περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον. οἱ μὲν οὖν περὶ τὸν 5
Εὔδημον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως
ἦσαν· ὁ δὲ βασιλεὺς οὔτ' εὐσχήμονα τὴν διάλυσιν οὔτε
δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι. "εὐσχήμονα γάρ" 6
ἔφη "πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄν-
τες ποιώμεθα τὰς διαλύσεις;" καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε 7
κατὰ τὸ παρόν· "πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους
ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογη-
θείσας συνθήκας; χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι 8
σημεῖον ὁμολογίας πρὸς τὸν Ἀντίοχον, οὔτε τὰς ναυτικὰς
914 δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε

---

1. *κυριώτερον* Suid. 3. O fol. 127r *Ur* 34; initium et finem fragmenti ab epitomatore male contracta esse docet Nissenus 13 s. (Tillmanns. 53); praeterea ante hoc fragmentum ex Suida v. *συντάξας* interserenda esse *συντάξας τοῖς κυβερνηταῖς ἀνακομίζειν τὰς ναῦς κατὰ δύναμιν εἰς Ἐλαίαν* suspicatur Mauritius Müller progr. Stendal. a. 1866 p. 20 collato Liv. 37, 18, 8: *primo Eumenes avocatus domestico bello cum classe Elaeam petit* (tamen etiam Livii cap. 12, 4 vel 22, 1 conferre licet) 3. *τὸν* O, *τὴν* *Ur* 4. *εὐμένος* O, *Εὐμενοῦς* *Ur* 8. *εὐμενῆ* OU *ἅπαν* O 10. *τούτους* O 14. *διαλύσεων* O (ut cap. 10, 6 et 11. 13, 2. 15, 4 et 9 al.), *διαλύσεως* *Ur* (ut § 5) 15. *εὐμενῆ* OU, corr. *Hu* 17. *Εὔδαμον* Nissenus 137 coll. Liv. 37, 12, 9. 22, 3 *παμφιλίδα* O 19. *τὸ* O, *τὸν* *Ur* 20. *ἔκβασιν* OU, *σύμβασιν* *Ur* 24. *χωρὶς δὲ* O 25. *τὸν* om. O

τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος
9 ἐπικυρώσῃ τὰ δοχθέντα. λείπεται δὴ καραδοκοῦντας τὴν
ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε, καὶ πράττειν μὲν
μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας
10 καὶ παρασκευάς· ἔπειτ', ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ
διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπ' ἀρχῆς τὸν πόλεμον, παρ-
έντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βου-
11 λομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις." ὁ μὲν οὖν Εὐμένης
ταῦτα εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν,
ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπα-
12 τον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις. ὧν
ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν
13 τὴν τῶν Ἐλαϊτῶν χώραν· ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ
τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς
ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον,
14 καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγα-
θῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας.

11 (9) * Ὅτι Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς
Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο συν-
εχῶς πρὸς Προυσίαν, παρακαλῶν αὐτὸν εἰς τὴν σφετέραν
2 συμμαχίαν. ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς ἀνώτερον χρό-
νους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς περὶ τὸν Ἀντίο-
χον· πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους, μὴ ποιῶνται τὴν
εἰς Ἀσίαν διάβασιν ἐπὶ καταλύσει πάντων τῶν δυναστῶν.
3 παραγενομένης δ' ἐπιστολῆς αὐτῷ παρά τε Λευκίου καὶ
Ποπλίου τῶν ἀδελφῶν, κομισάμενος ταύτην καὶ δια-
γνοὺς ἐπὶ ποσὸν ἔστη τῇ διανοίᾳ καὶ προείδετο τὸ μέλ-
4 λον ἐνδεχομένως ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κε-
χρημένων καὶ πολλοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν

2. *δὴ Be* pro *δὲ* 5. *ἔπειτ' ἂν Sch*, *ἐπεὶ τὴν* O, *ἐπεὶ δ' ἂν Ur* *σφίσι* om. *Ur* *παρῆν* O 6. 7. *παρέντας — καιρούς* om. *Ur* 8. *εὐμένης* hic primum O, *Εὐμενὴς Ur* 10. *ἀνθύπατον*] *ὕπατον Rei* 647 (Livium 37, 19, 2 confert *Sch*) 12. *ἐδήουν* O 13. *τούτοις Ca* 811 pro *ταύταις* 17. *στρατείαν Ur* 18. N fol. 80ʳ *Ur* 36 19. *προσρηθείσης Ur* *στρατιᾶς* NU, corr. *Rei* 647 23. 24. *τὴν εἰς Hu* pro *εἰς τὴν* 26. *διαναγνοὺς Gro* (conf. 3, 32, 2) 27. *ἐνέστη Rei* 647 *προεῖδε* NU, corr. *Di* 28. *ἐκδεχομένως* N

ἐγγράπτων. οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔ- 5
φερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων
Ῥωμαίων, δι᾽ ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς 6
τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν
καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δ᾽ ηὐξηκό-
915 τες καὶ πολλαπλασίους αὐτῶν τὰς ἀρχὰς πεποιηκότες.
ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδοβάλην καὶ Κολίχαντα προε- 7
φέροντο, κατὰ δὲ τὴν Λιβύην Μασσανάσσην, ἐν δὲ τοῖς κατὰ
τὴν Ἰλλυρίδα τόποις Πλευρᾶτον· οὓς ἅπαντας ἔφασαν ἐξ 8
ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς
ὁμολογουμένως. ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ 9
Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλεί-
σαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόν-
τες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν
καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυ-
κέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι
τῶν ἁλουσῶν κατὰ πόλεμον· Νάβιν δὲ δυνηθέντες ἄρδην 10
ἐπανελέσθαι τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δ᾽ αὐτοῦ
καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας.
εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστο- 11
λῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δὲ αἱρεῖσθαι
τὰ Ῥωμαίων· ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοι-
αύτην προαίρεσιν. ὧν ὁ Προυσίας διακούσας ἐπ᾽ ἄλλης ἐγέ- 12
νετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέ-
σβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ
τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδρά-
σιν· Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς 13
Ἔφεσον, καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτως δύναιτο
κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διάβασιν καὶ κα-

1. ἔφερεν NU, corr. *Be* 5. προκατεσκευακότες N 6. καὶ *Ca* 812, εἰς NU, del. *Sch* 7. ἀδοβαλῆς N καλυχάντα N, καλαχάντα U, corr. *Ur* II 23 9. πλευράτον N, Πλεύρατον *Ur* vulgo 13. βραχίαν N 14. καθεστακέναι N 17. νάρδιν δὲ N 22. τὰ N, τῶν *Ur*, τὰ τῶν *Ca* 812 24 ss. sub finem ab epitomatore quaedam omissa esse demonstrat Nissenus 14. 24. καὶ N (idem coniecerat *Sch*), om. *Ur* 25. λίβυον N 28. μόνος N οὕτῳ N, οὕτω vulgo 29. κωλύσειν NU, κωλύειν *Di*, corr. Hertleinius progr. Wertheim. a. 1866 pag. 11

θόλον τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι, εἰ βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων.

12 * *Οἱ δὲ πειραταὶ θεασάμενοι τὸν ἐπίπλουν τῶν Ῥωμαικῶν πλοίων, ἐκ μεταβολῆς ἐποιοῦντο τὴν ἀναχώρησιν.*

13 (10) * *Ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσι παριεὶς τοὺς καιροὺς καὶ*
2 *καταμέλλων ἐν τοῖς ὅλοις, ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινε διαπέμπεσθαι πρὸς τοὺς περὶ τὸν Λεύκιον καὶ Πό-*
3 *πλιον ὑπὲρ διαλύσεων. προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξαν-*
4 *δρέων πόλεως, ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς· ὁμοίως* 916
δὲ κἂν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ τὸν
5 *ἐνεστῶτα πόλεμον. πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν πρὸς αὐτὸν*
6 *διαφοράν. ταύτας μὲν οὖν ὁ πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν.*
7 *ἀφικόμενος δὲ εἰς τὸν Ἑλλήσποντον ὁ προειρημένος πρεσβευτής, καὶ καταλαβὼν τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως,*
8 *τὰς μὲν ἀρχὰς ἥσθη, νομίζων αὐτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς μη-*
9 *δὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους, πυθόμενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσχέρηστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν πραγμάτων ἐν τῇ ἐκείνου*
10 *προαιρέσει. αἴτιον δ' ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον*

---

1. *εἰ* om. N; altius hic vitium latere perspicitur ex hiatu 4. Suid. v. *καταβολή*; fragmentum in suum locum restituit Nissenus 64. 191 collato Liv. 37, 27, 5 5. *καταβολῆς* Suid., corr. *Sch* tom. V p. 91 6. O fol. 128r *Ur* 37 8. *ἐν* del. *Sch* *τοῖς λόγοις* O, corr. pr. m. in marg. 9. *δυσελπίσας* OU, corr. *Di* (conf. 16, 33, 1) 13. *λαμψακινῶν* O 16. *ὅσα* O 23. *ἐνόντας* OU, *ἔτι ὄντας* coni. *Ur* II 24, corr. *Sch* 24. *ἀπὸ Rei* 648 pro *ἐπὶ*

ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πό-
πλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον
ἄνδρα. τοῦτο δ' ἔστι, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πο- 11
λιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, δι' ὧν συμβαίνει
τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς
θεοῖς· * * τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν και- 12
ρὸν τῆς θυσίας, ἐν ᾗ ἂν χώρᾳ καταληφθῶσιν οἱ σάλιοι
οὗτοι. ὃ καὶ τότε συνέβη γενέσθαι Ποπλίῳ· τῆς γὰρ δυ- 13
νάμεως μελλούσης περαιοῦσθαι κατέλαβεν αὐτὸν οὗτος ὁ
χρόνος, ὥστε μὴ δύνασθαι μεταβαλεῖν τὴν χώραν. διὸ 14
συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων
καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιω-
θείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράτ-
τειν τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημέ-
νον ἄνδρα.

Ὁ δὲ Ἡρακλείδης, μετά τινας ἡμέρας παραγενομένου 14
τοῦ Ποπλίου, κληθεὶς πρὸς τὸ συνέδριον εἰς ἔντευξιν διε- (11)
λέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς, φάσκων τῆς τε τῶν Λαμ- 2
917 ψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς τῶν Ἀλεξανδρέων πό-
λεως ἐκχωρεῖν τὸν Ἀντίοχον, ὁμοίως δὲ καὶ τῶν κατὰ τὴν
Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τυγχάνουσιν ᾑρημέναι τὰ
Ῥωμαίων· πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς 3
γεγενημένης αὐτοῖς δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον.
πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη, 4
παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν
ἀνθρώπους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξου-
σίας ἀόριστον ποιεῖν ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς
τῆς Εὐρώπης ὅροις (καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν καὶ 5
παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προγεγονότων
αὐτῆς), εἰ δὲ πάντως καὶ τῆς Ἀσίας βούλονταί τινα προσ- 6
επιδράττεσθαι, διορίσαι ταῦτα· πρὸς πᾶν γὰρ τὸ δυνατὸν

2. *σάλιον Ur* pro *σάμον* et vs. 7. *σάλιοι* idem pro *σάμιοι* 6. lacunam indicavit *Ca* 814 9. *περεοῦσθαι* O (recte idem vs. 12) 10. *μεταβαλεῖν* O (idem correxerat *Ca* 814), *μεταλαβεῖν Ur* 14. *μηδέν Ur* vulgo 17. *κληθεὶς Ur* pro *βληθεὶς* 21. *ὅσαι — ᾑρημέναι Ur*, *ὅσοι — εἰρημένοι* O 22. *ἡμισείαν Ur*, *ἡμυσείαν* O, mox p. 1048, 3 *ἡμισείαν* uterque 23. *αὐτῆς* O

7 προσελεύσεσθαι τὸν βασιλέα. ῥηθέντων δὲ τούτων, ἔδοξε
τῷ συνεδρίῳ τὸν στρατηγὸν ἀποκριθῆναι διότι τῆς μὲν
δαπάνης οὐ τὴν ἡμίσειαν ἀλλὰ πᾶσαν δίκαιόν ἐστιν Ἀν-
τίοχον ἀποδοῦναι (φῦναι γὰρ τὸν πόλεμον ἐξ ἀρχῆς οὐ
8 δι' αὐτοὺς ἀλλὰ δι' ἐκεῖνον), τῶν δὲ πόλεων μὴ τὰς κατὰ
τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν μόνον ἐλευθεροῦν, ἀλλὰ πάσης
9 τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστείας ἐκχωρεῖν. ὁ μὲν οὖν
πρεσβευτὴς ταῦτα ἀκούσας παρὰ τοῦ συνεδρίου, διὰ τὸ
πολὺ τῶν ἀξιουμένων τὰς ἐπιταγὰς ὑπεραίρειν οὐδένα
λόγον ποιησάμενος, τῆς μὲν κοινῆς ἐντεύξεως ἀπέστη, τὸν
δὲ Πόπλιον ἐθεράπευσε φιλοτίμως.

15 Λαβὼν δὲ καιρὸν ἁρμόζοντα διελέγετο περὶ ὧν εἶχε
(12) 2 τὰς ἐντολάς. αὗται δ' ἦσαν διότι πρῶτον μὲν χωρὶς λύ-
3 τρων ὁ βασιλεὺς αὐτῷ τὸν υἱὸν ἀποδώσει· συνέβαινε γὰρ ἐν
ἀρχαῖς τοῦ πολέμου τὸν υἱὸν τὸν τοῦ Σκιπίωνος γεγονέναι
4 τοῖς περὶ Ἀντίοχον ὑποχείριον· δεύτερον δὲ διότι καὶ κατὰ
τὸ παρὸν ἕτοιμός ἐστιν ὁ βασιλεὺς ὅσον ἂν ἀποδείξῃ δι-
δόναι πλῆθος χρημάτων, καὶ μετὰ ταῦτα κοινὴν ποιεῖν
τὴν ἐκ τῆς βασιλείας χορηγίαν, ἐὰν συνεργήσῃ ταῖς ὑπὸ
5 τοῦ βασιλέως προτεινομέναις διαλύσεσιν. ὁ δὲ Πόπλιος
τὴν μὲν κατὰ τὸν υἱὸν ἐπαγγελίαν ἔφη δέχεσθαι, καὶ με-
γάλην χάριν ἕξειν ἐπὶ τούτοις, ἐὰν βεβαιώσῃ τὴν ὑπό-
6 σχεσιν· περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν αὐτὸν ἔφη καὶ παρα-
παίειν ὁλοσχερῶς τοῦ σφετέρου συμφέροντος, οὐ μόνον 918
κατὰ τὴν πρὸς αὐτὸν ἔντευξιν ἀλλὰ καὶ τὴν πρὸς τὸ συν-
7 έδριον. εἰ μὲν γὰρ ἔτι Λυσιμαχείας καὶ τῆς εἰς τὴν Χερ-
ρόνησον εἰσόδου κύριος ὑπάρχων ταῦτα προύτεινε, ταχέως
8 ἂν αὐτὸν ἐπιτυχεῖν. ὁμοίως, εἰ καὶ τούτων ἐκχωρήσας
παραγεγόνει πρὸς τὸν Ἑλλήσποντον μετὰ τῆς δυνάμεως,
καὶ δῆλος ὢν ὅτι κωλύσει τὴν διάβασιν ἡμῶν ἐπρέσβευε

---

1. *τούτοις* O 5. *πόλεων Ur* pro *πολεμίων* 7. *ἐπὶ τάδε* idem pro *ἔπειτα δὲ* 14—16. loci, quo Scipionis filius captus sit, mentionem omissam esse ab epitomatore demonstrat Nissenus 14. 194 s. 17. *ὅσον ἂν Ca* 815, *ὃν ἂν Ur*, *ὃν* (omisso *ἂν*) O *ὑποδείξῃ* O 21. *τὸν υἱὸν Ur* pro *τοῦ υἱοῦ* (conf. *Hu* Philol. XIV 318) 23. *παραπαίειν Ur*, *παραδὲ ειν* O 25. *καὶ τὴν Hu*, *κατὰ τὴν Ur*, om. O, *καὶ κατὰ τὴν Rei* 648 vulgo 26. *λυσιμαχίας* OU, corr. *Be* 28. *ἐκχωρῆσαι* O

περὶ τῶν αὐτῶν τούτων, ἣν ἂν οὕτως αὐτὸν ἐφικέσθαι τῶν
ἀξιουμένων. ὅτε δ' ἐάσας ἐπιβῆναι τῆς Ἀσίας τὰς ἡμε- 9
τέρας δυνάμεις, καὶ προσδεξάμενος οὐ μόνον τὸν χαλινὸν
ἀλλὰ καὶ τὸν ἀναβάτην, παραγίνεται πρεσβεύων περὶ δια-
λύσεων ἴσων, εἰκότως ἂν ἀποτυγχάνειν καὶ διεψεῦσθαι
τῶν ἐλπίδων. διόπερ αὐτῷ παρῄνει βέλτιον βουλεύεσθαι 10
περὶ τῶν ἐνεστώτων καὶ βλέπειν τοὺς καιροὺς ἀληθινῶς.
ἀντὶ δὲ τῆς κατὰ τὸν υἱὸν ἐπαγγελίας ὑπισχνεῖτο δώσειν 11
αὐτῷ συμβουλίαν ἀξίαν τῆς προτεινομένης χάριτος· παρε-
κάλει γὰρ αὐτὸν εἰς πᾶν συγκαταβαίνειν, μάχεσθαι δὲ κατὰ
μηδένα τρόπον Ῥωμαίοις. ὁ μὲν οὖν Ἡρακλείδης ταῦτ' ἀκού- 12
σας ἐπανῆλθεν, καὶ συμμίξας διεσάφει τῷ βασιλεῖ τὰ κατὰ
μέρος· Ἀντίοχος δὲ νομίσας οὐδὲν ἂν βαρύτερον αὐτῷ γε- 13
νέσθαι πρόσταγμα τῶν νῦν ἐπιταττομένων, εἰ λειφθείη μα-
χόμενος, τῆς μὲν περὶ τὰς διαλύσεις ἀσχολίας ἀπέστη, τὰ
δὲ πρὸς ἀγῶνα πάντα καὶ πανταχόθεν ἡτοίμαζεν.
* Ὅτι μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὐτῶν πρὸς 16
Ἀντίοχον παρειληφότες καὶ τὰς Σάρδεις καὶ τὰς ἀκροπό- (13).
λεις ἄρτι * * ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρ' Ἀν-
τιόχου. τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως προσ- 2
δεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον ἐξαποστα-
λῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ τῶν ὅλων.
διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς παραγινομένοις. τῶν 3
δὲ συγχωρησάντων οὗτος μὲν ἐπανῆλθεν, μετὰ δέ τινας 4
ἡμέρας ἧκον πρέσβεις παρὰ τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις
ὁ πρότερον ὑπάρχων Λυδίας σατράπης καὶ Ἀντίπατρος
ἀδελφιδοῦς. οὗτοι δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐ- 5
μένει τῷ βασιλεῖ, διευλαβούμενοι μὴ διὰ τὴν προγεγενη-
919 μένην παρατριβὴν φιλοτιμότερος ᾖ πρὸς τὸ βλάπτειν αὐ-

1. ἣν ἂν — ἐφικέσθαι *Ur* pro ἐὰν — ἀφικέσθαι 5. ἴσων *Ur* pro ἴσως ἂν] οὖν *Rei* 648, αὐτῶν *Hu* διαψεύσασθαι O, διαψεύσεσθαι *Ur*, διαψεύδεσθαι coni. *Sch*, corr. *Hu* 8. τοῦ υἱοῦ *Be* 11. ῥωμαίους O οὖν add. *Sch* ταῦτα *Ur* vulgo 12. διεσάφη O 13. δὲ add. *Rei* 648 γενήσεσθαι Ernestus Schulze 14. ληφθείη OU, corr. *Rei* 648 17. O fol. 131ᵛ *Ur* 41; de mutilato initio ac fine fragmenti conf. Nissen. 14 s. (Tillmanns. 55) τὴν om. *Ur* 21. βουλεύεσθαι OU, corr. *Ur* 27. εὐμενεῖ O *Ur*, item p. 1050, 23 28. διευλαβούμενος O 29. ἦν O

6 τούς· εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν
7 καὶ πρᾶον εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν. κλη-
θέντες δ' εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθη-
σαν, παρακαλοῦντες πράως χρήσασθαι καὶ μεγαλοψύχως
8 τοῖς εὐτυχήμασι, φάσκοντες οὐχ οὕτως Ἀντιόχῳ τοῦτο συμ-
φέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ ἡ τύχη παρέδωκεν
9 αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν καὶ δυναστείαν· τὸ δὲ
συνέχον ἠρώτων τί δεῖ ποιήσαντας τυχεῖν τῆς εἰρήνης καὶ
10 τῆς φιλίας τῆς πρὸς Ῥωμαίους. οἱ δὲ ἐν τῷ συνεδρίῳ
πρότερον ἤδη συνηδρευκότες καὶ βεβουλευμένοι περὶ τού-
των, τότε ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον.
17 (14) ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη Ῥωμαίους
2 οὐδέποτε γενέσθαι βαρυτέρους * * διὸ καὶ νῦν αὐτοῖς τὴν
αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρό-
τερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης παρεγενήθησαν ἐπὶ τὸν
3 Ἑλλήσποντον. δεῖν γὰρ αὐτοὺς ἔκ τε τῆς Εὐρώπης ἐκχω-
4 ρεῖν καὶ τῆς Ἀσίας τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης, πρὸς
δὲ τούτοις Εὐβοϊκὰ τάλαντα ἐπιδοῦναι μύρια καὶ πεντα-
κισχίλια Ῥωμαίοις ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης.
5 τούτων δὲ πεντακόσια μὲν παραχρῆμα, δισχίλια δὲ καὶ
πεντακόσια πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις,
τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι δώδεκα, διδόντα καθ' ἕκαστον
6 ἔτος χίλια τάλαντα. ἀποδοῦναι δὲ καὶ Εὐμένει τετρακόσια
τάλαντα τὰ προσοφειλόμενα καὶ τὸν ἐλλείποντα σῖτον κατὰ
7 τὰς πρὸς τὸν πατέρα συνθήκας. σὺν δὲ τούτοις Ἀννίβαν
ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα τὸν Αἰτωλὸν καὶ
Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα καὶ Εὐβουλίδην τοὺς
8 Χαλκιδέας. πίστιν δὲ τούτων ὁμήρους εἴκοσι δοῦναι πα-

2. *πρᾶον* et 4. *πράως* O 6. *ἐπείπερ Rei* 648 pro *εἴπερ* 8. *ἠρώτων* idem pro *πρῶτον* 13. in lacuna *οὔτε ἡττημένους ταπεινοτέρους* add. *Ur* II 27, *οὔτε ἡττηθέντας ταπ.* Cobetus Mnemos. X 198, *οὔτ' ἐλαττωθέντας ἀθυμοτέρους Hu* collato Liv. 37, 45, 12 (praeterea Polyb. 27, 8, 8 confert Nissenus 16) 16. *δεῖν* O (idem correxerat *Rei* 648), *δεῖ Ur* 17. *τῆς Ἀσίας* add. *Ur* 20. $\overline{\varphi}$ O *Ur*, item vs. 21, et $\overline{\iota\beta}$ vs. 22, $\overline{\upsilon}$ vs. 23, $\overline{\varkappa}$ vs. 28 24. *τὰ* add. *Sch* 26. *θόαν τε τὸν* O 27. *μνασίλουχον* O *φίλονα* O *Εὐβουλείδην Ur* 28. *καλχηδόνας* O, *χαλκιδόνας* idem in marg.

ῥαχρῆμα τὸν Ἀντίοχον τοὺς παραγραφέντας. ταῦτα μὲν 9
οὖν ὁ Πόπλιος ἀπεφήνατο ὑπὲρ παντὸς τοῦ συνεδρίου·
συγκαταθεμένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν,
ἔδοξε πᾶσιν ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς
παρακαλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι
920 τὰς συνθήκας. καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, 10
ταῖς δ' ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις.
μετὰ δέ τινας ἡμέρας παραγενομένων τῶν ὁμήρων εἰς τὴν 11
Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς τὴν Ῥώμην ὅ
τ' Εὐμένης οἵ τε παρ' Ἀντιόχου πρεσβευταί· παρα- 12
πλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ Σμυρναίων καὶ
σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου πάντων τῶν κατοικούντων
ἐθνῶν καὶ πολιτευμάτων ἐπρέσβευον εἰς τὴν Ῥώμην.

a. u. 565

RES ITALIAE.

922 * Ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν νίκην 18 (22, 1)
τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν ὅ τε βασιλεὺς Εὐ-
μένης οἵ τε παρ' Ἀντιόχου πρέσβεις οἵ τε παρὰ τῶν Ῥο-
δίων, ὁμοίως δὲ καὶ παρὰ τῶν ἄλλων· σχεδὸν γὰρ ἅπαντες 2
οἱ κατὰ τὴν Ἀσίαν εὐθέως μετὰ τὸ γενέσθαι τὴν μάχην
ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην διὰ τὸ πᾶσι τότε καὶ
πάσας τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ
κεῖσθαι. ἅπαντας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο 3
φιλανθρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ
τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη τὸν
βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους. ἐπειδὴ δὲ ὁ τῆς 4
ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον τὸν βασιλέα,
καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν βούλεται τυχεῖν παρὰ
τῆς συγκλήτου. τοῦ δ' Εὐμένους φήσαντος διότι, εἰ καὶ 5
παρ' ἑτέρων τυχεῖν τινος ἐβούλετο φιλανθρώπου, Ῥωμαίοις

8. *τῶν* add. *Rei* 649 10. *εὐμένης* hoc loco recte O *Ur*, item vs. 16, quem sonum abhinc Ursinus constanter tenet, cum O accentum plerumque in ultima syllaba, rarius in paenultima (ut p. 1055, 24) ponat *παρ' Ἀντιόχου Di* (ut vs. 18), *παρὰ τῶν ῥωμαίων* OU, *παρὰ τοῦ Ἀντ. Sch* 13. *καὶ* ante *ἐπρέσβευον* add. O 14. Liv. 37, 49. 52—56, Diodor. 29, 14 ed. Bekk., Appian. Syr. 39, 44, Nissen. 198—200. 208. 331
15. O fol. 133r *Ur* 43 *θερίας* O 16. *τῶν* post *Ῥωμαίων* repetit O 22. *ἀπεδέχετο Rei* 649

ἂν ἐχρήσατο συμβούλοις πρὸς τὸ μήτ᾽ ἐπιθυμεῖν μηδενὸς
6 παρὰ τὸ δέον μήτ᾽ ἀξιοῦν μηδὲν πέρα τοῦ καθήκοντος, ὁ-
πότε δ᾽ αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι
νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ
7 καὶ περὶ τῶν ἀδελφῶν. τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάν-
τος, καὶ κελεύοντος μὴ κατορρωδεῖν ἀλλὰ λέγειν τὸ φαινό-
μενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι
8 τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης. χρόνου δ᾽ ἐγ-
γινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν, ἡ δὲ ἐντὸς ἐβουλεύετο
9 τί δεῖ ποιεῖν. ἔδοξεν οὖν τὸν Εὐμένη παρακαλεῖν αὐτὸν
ὑποδεικνύναι θαρροῦντα περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι
τὰ διαφέροντα τοῖς ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον
10 καὶ τὰ κατὰ τὴν Ἀσίαν. δοξάντων δὲ τούτων εἰσεκλήθη,
καὶ τῶν πρεσβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέ-
19 γειν ἠναγκάσθη περὶ τῶν προκειμένων. ἔφασκεν οὖν ἄλλο
(22, 2) μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθ᾽ αὑτόν, ἀλλὰ μεῖναι *
2 τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν· ἕνα δὲ τόπον ἀγω- 923
νιᾶν τὸν κατὰ τοὺς Ῥοδίους· διὸ καὶ προῆχθαι νῦν εἰς
3 τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων. ἐκείνους γὰρ παρεῖναι
μὲν οὐδὲν ἧττον ὑπὲρ τῆς σφετέρας πατρίδος καὶ τοῦ κατ᾽
ἰδίαν συμφέροντος σπουδάζοντας ἤπερ αὐτὸς ὑπὲρ τῆς
4 ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ παρόν, τοὺς δὲ λόγους
αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ προθέσει τῇ κατὰ
5 τὴν ἀλήθειαν. τοῦτο δ᾽ εἶναι ῥᾴδιον καταμαθεῖν. ἐρεῖν
μὲν γὰρ αὐτούς, ἐπειδὰν εἰσπορευθῶσι, διότι πάρεισιν οὔτε
παρ᾽ ὑμῶν αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθ᾽ ἡμᾶς βλά-
πτειν θέλοντες κατ᾽ οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ
τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων.
6 “τοῦτο δ᾽ οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσουσιν

2. μηδεὲν OU (corruptum hoc sine dubio e μηθὲν) πέρα Ur I 44, παρὰ OU (de U vide Ur II 28) 3. παρέσται O 9. hiatus epitomatoris manum prodit, item ἡ δὲ (scil. σύγκλητος) 11. θαῤῥοῦντας (sic) O 13. καὶ om. O 16. ἂν om. Ur ἀλλὰ μεῖναι OU (vide Ur II 29), ἀλλὰ μεῖναι ἐπὶ τῆς αὐτῆς γνώμης Ur ex § 7, ἀλλ᾽ ἐμμεῖναι τῇ γνώμῃ vel τῇ προαιρέσει Hu 20. ὑπὲρ τῆς OU, ὑπὲρ τοῦ τῆς Ca 819 vulgo καὶ τοῦ κατ᾽ ἰδίαν add. Hu 21. συμφέροντας O αὐτοὺς OU, αὐτὸν Ur, corr. Be

ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις ἀκόλουθον. ἡ 7
μὲν οὖν διὰ τῶν λόγων φαντασία τοιαύτη τις αὐτῶν ἔσται,
τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν ἐναντίαν ἔχοντα τούτοις εὑ-
ρεθήσεται διάθεσιν. τῶν γὰρ πόλεων ἐλευθερωθεισῶν, 8
ὡς αὐτοὶ παρακαλοῦσιν, τὴν μὲν τούτων συμβήσεται δύνα-
μιν αὐξηθῆναι πολλαπλασίως, τὴν δὲ ἡμετέραν τρόπον
τινὰ καταλυθῆναι. τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς 9
αὐτονομίας ἡμῖν μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον
τοὺς νῦν ἐλευθερωθησομένους ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν
ὑποταττομένους, ἐπειδὰν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ
γένησθε τῆς προαιρέσεως, τούτοις δὲ προσθήσει πάντας.
τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες γὰρ ἠλευ- 10
θερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται σύμμαχοι τού-
των, τῇ δ' ἀληθείᾳ πᾶν ποιήσουσι τὸ κελευόμενον ἑτοίμως,
τῇ μεγίστῃ χάριτι γεγονότες ὑπόχρεοι. διόπερ, ὦ ἄνδρες, 11
ἀξιοῦμεν ὑμᾶς τοῦτον τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε
τοὺς μὲν παρὰ τὸ δέον αὔξοντες, τοὺς δὲ ἐλαττοῦντες τῶν
φίλων ἀλόγως, ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγο- 12
νότας εὐεργετοῦντες, τοὺς δὲ ἀληθινοὺς φίλους παρορῶντες
καὶ κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, 20
ὅτου δέοι, παντὸς ἂν παραχωρήσαιμι τοῖς πέλας ἀφιλονεί- (22,3)
κως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ τῆς εἰς ὑμᾶς εὐνοίας
ἁπλῶς οὐδέποτ' ἂν οὐδενὶ τῶν ὄντων ἐκχωρήσαιμι κατὰ
924 δύναμιν. δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ 2
ἔζη, τὴν αὐτὴν ἂν προέσθαι φωνὴν ἐμοί. καὶ γὰρ ἐκεῖνος 3
πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας σχε-
δὸν πάντων τῶν [κατὰ] τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα κατοι-
κούντων, εὐγενέστατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας
ἡμέρας, οὐ μόνον κατὰ τὴν προαίρεσιν ἀλλὰ καὶ κατὰ τὰς

4 *ἐλευθεροθησῶν* O 11. *γενέσθαι* OU, corr. *Ur* *προσθέσει* OU, corr. idem 12. *ἐλευθερῶσθαι* OU, corr. *Sch* 16. *ἐπειδέσθαι* OU, corr. *Ca* 819 21. *ἂν* add. *Be* *ἀφιλονίκως Di* 22. *ἡμετέρας Ur* 25. *ἔζει* O 27. *κατὰ*] in archetypo versus sic discripti fuisse videntur: *τῶν | τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα κα | τοικούντων* cet., unde *κατὰ* ad prioris versus exitum aberraverit *κατοικούντων Hu*, *incolentium* Liv. 37, 53, 8, *μενόντων* OU, *δυσμενούντων Rei* 650, *βασιλευόντων Na* 247 29. *καὶ* om. O

4 πράξεις. πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλ-
λάδα πολέμων, καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς
καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων,
πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε
5 κινδύνους· τέλος δ' εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς
τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον, παρακαλῶν
6 Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν. ἐγὼ δὲ
διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πα-
τρὸς διεφύλαξα (ταύτην γὰρ οὐχ οἷόν τ' ἦν ὑπερθέσθαι),
7 τοῖς δὲ πράγμασιν ὑπερεθέμην. οἱ γὰρ καιροὶ τὴν ἐκ πυ-
8 ρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ ἐκείνῳ προσῆγον. Ἀντιόχου
γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆ-
ναι τοῖς ὅλοις, διδόντος δὲ παραχρῆμα μὲν τὰς πρότερον
ἀπηλλοτριωμένας ἀφ' ἡμῶν πόλεις, μετὰ δὲ ταῦτα πᾶν
ὑπισχνουμένου ποιήσειν, εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς
9 πολέμου, τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τού-
των ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι
τῶν ἄλλων συμμάχων ἠγωνίσμεθα μεθ' ὑμῶν πρὸς Ἀντίο-
χον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέ-
ρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ
τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως μετά γε
10 τῶν ὑμετέρων ἡγεμόνων. τὸ δὲ τελευταῖον ὑπεμείναμεν
συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ
κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς
21 τὸν ὑμέτερον δῆμον εὔνοιαν. ὥσθ' ὑμᾶς, ὦ ἄνδρες Ῥω-
(22,4) μαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώ-
σκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν
2 πρόνοιαν ποιήσασθαι περὶ ἡμῶν. καὶ γὰρ ἂν πάντων γέ-
νοιτο δεινότατον, εἰ Μασσανάσσην μὲν τὸν οὐ μόνον ὑπάρ-
ξαντα πολέμιον ὑμῖν ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα 925

2. *καὶ πεζικὰς* om. U (non O) 4. *συνεβάλλετο Ur* 5. *ὡς* ante *εἰπεῖν* add. *Rei* 650 9. *τ' ἦν Ur*, *τὴν* U, *τέ* O 11. *ἐκείνων* U 13. *δὲ* (vel *καὶ* ante *διδόντος*) add. *Rei* 650 18. *ἠγωνισάμεθα* OU, corr. *Na* 351 19. *πλεῖστα* O (unde *πλεῖστα δὲ χορήγια Hu*) 25. *ὦ* om. O (at conf. cap. 23, 1 et 11) 29. *μησσανάσσην* O 30. post *ἀλλὰ καὶ* quaedam excidisse putat *Sch* collato Liv. 37, 53, 21: *nec incolumi regno cum auxiliis suis, sed extorris, expulsus, amissis omnibus copiis, cum turma equitum in castra confugit vestra*

πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον, ὅτι καθ' ἕνα πόλεμον
τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν
πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευρᾶτον δὲ 3
πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν
πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδε-
δείχατε, ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλ- 4
λιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρ' οὐδὲν ποιή-
σεσθε. τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν 5
ἡμᾶς τυγχάνειν παρ' ὑμῶν; ἐρῶ μετὰ παρρησίας, ἐπείπερ 6
ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον.
εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας 7
τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου ταττομένων δὲ πρό-
τερον ὑπ' Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθ' ἂν
ἰδεῖν γινόμενον· καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν 8
γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς
ὑμετέρας ἐξουσίας. εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν ἀλλ' 9
ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον
εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων
ἄθλων ἤπερ ἡμῖν. νὴ Δί' ἀλλὰ κάλλιόν ἐστι τοὺς δου- 10
λεύοντας ἐλευθεροῦν. εἴγε μὴ μετ' Ἀντιόχου πολεμεῖν
ὑμῖν ἐτόλμησαν. ἐπεὶ δὲ τοῦθ' ὑπέμειναν, πολλῷ κάλλιον 11
τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀπο-
διδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν."

Ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συν- 22
έδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως (22
ἀπεδέχετο, καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χα-
ρίζεσθαι. μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους, 2
ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς
Σμυρναίους. οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγ- 3

1. *τινων Gro* auctore *Ca* 821 pro *τῶν* (conf. Liv. l. c.); *σ'ων*, i. e. *διακοσίων Na* 228 2. *ἐστέρησε* OU, corr. *Ur* 3. *πλευρᾶτον* OU, *Πλεύρατον* vulgo post *Sch* 4. *πράξαντος* O 6. *ἡμεῖς* U *κάλιστα* OU, corr. *Ur* II 31 7. *ποιήσεσθαι* OU, *ποιήσετε Ur*, corr. *Sch* 10. *ἐξεκαλέσασθαι* O 11. *τῆς Ἀσίας* vel *κατὰ τὴν Ἀσίαν Ur* pro *τὴν ἀσίαν* 13. *ἀντιόχου* O 14. *γενόμενον* OU, corr. *Hu* 16. *κρίνεται* O 19. *Δί' ἀλλὰ Be* pro *δία* (*at enim* Liv. 37, 53, 28) *κάλλιον* OU, *κάλλιστόν Ur* II 32, *καλόν Di* 24. *εἴπως Ur*

καν περὶ τῆς αὐτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχην-
4 *ται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον· οὔσης δὲ τῆς*
περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων
ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγ-
καῖον ἡγούμεθ᾽ εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους. 926
5 *ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι, καὶ βραχέα προενεγκά-*
μενοι περὶ τῶν κατ᾽ ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥω-
μαίους, ταχέως εἰς τὸν περὶ τῆς πατρίδος ἐπανῆλθον λό-
6 *γον, ἐν ᾧ μέγιστον αὐτοῖς ἔφασαν γεγονέναι σύμπτωμα*
κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασι-
λέα καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπε-
7 *πτωκέναι τὴν φύσιν τῶν πραγμάτων. τῇ μὲν γὰρ αὐτῶν*
πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον
Ῥωμαίοις, τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι
καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφι-
λεστάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμ-
8 *φέρειν· φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν,*
ζητεῖν δὲ πάντας, εἰ δὲ μή γ᾽ ὡς πλείστους, ὑπηκόους εἶ-
9 *ναι σφίσι καὶ πειθαρχεῖν. ἀλλὰ καίπερ τοιούτων ὄντων*
τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται
τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ
Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ
10 *συμφορώτερα πᾶσιν ὁμολογουμένως. εἰ μὲν γὰρ μὴ δυ-*
νατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ
παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς
11 *ἦν περὶ τῶν ἐνεστώτων· ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παρι-*
δεῖν, ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὐτοῖς ὀλιγωρῆσαι καὶ
τὸ τέλος τῶν ἰδίων πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν.
12 *“εἰ δ᾽ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστι προνοηθῆναι, τίς*
13 *ἂν ἔτι περὶ τούτου διαπορήσειεν; καὶ μὴν ὥσπερ ἐν δεί-*

---

5. *ἡγούμεθα* vulgo invito O 6. *τούτοις Sch* pro *τοῖς προσενεγκάμενοι* OU, corr. *Gro* 13. *δοκεῖ* O 15. *καὶ* add. *Ca* 822 19. *καίπερ Ur*, *καὶ περὶ* O 22. *δικυρότερα* O 24. *εὐμενῆ* O, *εὐμένη* U, corr. *Ur* *ῥωμαίοις* OU, corr. idem 25. *αὐτονομίας* O, corr. pr. m. in marg. 28. *τέλος* OU, *κλέος Ur* collato Liv. 37, 54, 9: *gloriam Philippi bello partam — deformaretis;* at codicum scripturam tuentur *Rei* 651 et *Sch* *καὶ* om. O

πνῳ πολυτελεῖ, πάντα ἔνεστιν ἱκανὰ πᾶσιν, καὶ πλείω τῶν
ἱκανῶν. καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφ' Ἑλλησ- 14
πόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον
καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς
ἂν βούλησθε προσνέμειν· ὧν ὀλίγα μὲν προστεθέντα πρὸς 15
τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποι-
εῖν τῆς νῦν ὑπαρχούσης, πάντων δὲ τούτων ἢ τῶν πλεί-
στων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο τῶν
927 ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ὦ ἄνδρες 23 (22,6)
Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ
τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν. οὐ γάρ 2
ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ταὐτὸν τέλος τῶν
ἔργων, ἀλλ' ἕτερον. οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσι πρὸς 3
τὰς πράξεις ὀρεγόμενοι τοῦ καταστρέψασθαι καὶ προσλα-
βεῖν πόλεις χορηγίας ναῦς· ὑμᾶς δὲ πάντων τούτων ἀπροσ- 4
δεήτους οἱ θεοὶ πεποιήκασι, πάντα τὰ κατὰ τὴν οἰκουμένην
τεθεικότες ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν. τίνος οὖν ἔτι 5
προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν ὑμᾶς ποιεῖ-
σθαι τὴν ὀχυρωτάτην; δῆλον ὡς ἐπαίνου καὶ δόξης παρ' 6
ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέ-
στερον δὲ κτησαμένους διαφυλάξαι. γνοίητε δ' ἂν τὸ λε- 7
γόμενον οὕτως. ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν
ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο
γὰρ προέθεσθε, καὶ τοῦθ' ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πο-
λέμου περιγέγονεν, ἕτερον δ' ἁπλῶς οὐδέν. ἀλλ' ὅμως 8
ηὐδοκεῖτε τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις,
καὶ μάλα δικαίως· τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι 9
πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαινον

1. *πολυτελεῖς* O, sed *ς* expunctum 4. *ταύτῃ Rei* 651, *ταῦτα* OU, *ταύταις Ca* 822 5. *προσνέμειν· ὧν ὀλίγα μὲν* add. *Hu*, *δωρεῖσθαι, ὧν τινα Ur* II 33 (*προστιθέναι· ὧν ἕν τι προστεθὲν* coni. *Sch*) 11. *μὴ* add. *Ur* 12. *τ' αὐτῶν* OU, *ταὐτὸ Ur*, corr. *Sch* 15. *χορηγίαν* O, *χορήγια Hu* 16. *θεοὶ* add. *Ur* II 34, *οἱ θεοὶ Sch* 17. *τεθηκότες μὲν* OU, *μὲν* del. *Ur* II 34 17. 18. *ἔστι προσδεῖσθαι* O 19. *ὀχυροτάτην* OU, corr. Didotiana 20. *δυσχερές* add. *Rei* 651 21. *δὲ κτησαμένους* idem pro *κτησαμένους δὲ* *ἀγνοίητε* U (non O) 22. *ἐπολεμήσατε Ur* pro *ἐτολμήσατε* 24. *προέθεσθαι* O 26. *εὐδοκεῖτε* (*ηὐδοκεῖτε Di*) *τούτῳ Ur* pro *ἠδοκεῖτε τοῦτο* *φόροις Rei* 652 pro *φοβεροῖς*

καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων
10 *ἀνδρῶν ἐστιν. τοιγαροῦν σεμνότατον τῶν ὑμετέρων ἔργων*
ἢ τῶν Ἑλλήνων ἐλευθέρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε
τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης, ἐὰν δὲ
11 *παρίδητε, καὶ τὰ πρὶν ἐλαττωθήσεται φανερῶς. ἡμεῖς*
μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρε-
τισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶν
ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν τὴν τῶν
12 *φίλων τάξιν, ἀλλ' ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ*
συμφέρειν, οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας,
οὐδενὸς στοχασάμενοι τῶν ἄλλων, οὐδὲ περὶ πλείονος
οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς."

13 *Οἱ μὲν οὖν Ῥόδιοι ταῦτα εἰπόντες πᾶσιν ἐδόκουν με-*
24 *τρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων· ἐπὶ*
(22,7) *δὲ τούτοις εἰσήγαγον τοὺς παρ' Ἀντιόχου πρεσβευτὰς Ἀν-* 928
2 *τίπατρον καὶ Ζεῦξιν. ὧν μετ' ἀξιώσεως καὶ παρακλήσεως*
ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις
ὁμολογίαις πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν,
3 *καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτε-*
μον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον,
4 *μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν*
ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες· ὧν ἐπὶ βραχὺ μὲν διή-
5 *κουσαν, ἅπασι δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν. αὕτη δ'*
ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάν-
των τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους.
6 *δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν*
δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν
7 *τὴν ἐπιτροπήν, περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ*
τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων ὅσοι μὲν ὑπ' Ἀν-
τίοχον ἐτάττοντο, τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίας

2. *ὑμετέρων Ca* 823 pro *ὑστέρων* 2. 3. *ἔγρον. ἦ — ἐλευθερώσης* O 3. *τούτῳ Ur* pro *τοῦτο* *προσωθῆτε* O 4. *δὲ*] *καὶ* U 5. *τὰ* add. *Ben* 281, *τὸ Ur*, *ἡ Rei* 652 *ἐλαττωθήσετε* U 7. *ἀληθινῶν* U (nisi forte errat *Ur* II 34), *ἀληθινῶς* O *Ur* 8. *ὑμῖν Ur* pro *ὑμᾶς* *τὴν* add. *Ca* 823 9. *ἀλλάγε* OU, distinxit *Ur* 11. *στοχαζόμενοι Ur*
22. *πρεσβύτερον* O, corr. pr. m. in marg. 23 — p. 1059, 30: conf. Nissen. 199 s. 23. *αὐτὴ* O 27. *δέκα*] *ῑ* O 30. *Λυκίας Ur* II 35 pro *λυδίας*

καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ, ταῦτα δὲ
Ῥοδίων ὑπάρχειν, τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι 8
μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει
τελεῖν, ὅσαι δὲ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν
φόρον. δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης 9
διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γναῖον τὸν ὕπατον
εἰς τὴν Ἀσίαν.

Ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥό- 10
διοι πρὸς τὴν σύγκλητον ἀξιοῦντες περὶ Σόλων τῶν Κιλι-
κίων· διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὐτοῖς
προνοεῖσθαι τῆς πόλεως ταύτης. εἶναι γὰρ Ἀργείων 11
ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν
οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους. ὧν 12
ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας
ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος. ἡ δὲ σύγκλητος 13
διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρ' Ἀντιόχου
πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας
ἐκχωρεῖν τὸν Ἀντίοχον, οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν
Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ
αὐτῶν τῶν Σόλων ἐποιοῦντο τὸν λόγον. φιλοτίμως δὲ 14
929 πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν
ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ
συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον, καὶ προσεπ-
έλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται
Ῥοδίοις. τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ 15
τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα
μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν, ἤδη δὲ πρὸς ἀναζυγὴν 16
τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων κατέπλευσαν
τῆς Ἰταλίας εἰς Βρεντέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ
Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον· οἳ 17

1. *μεάνδρου* O *ταῦτα Ur* pro *ταύτην* 2. *δὲ* add. *Rei* 652
3. *ὑπετέλουν* OU, *ἐπετέλουν Ur* I 52 *εἱμενὴς* (sic) O *ταύταις*
Ur pro *ταύτας* 10. *τῆς συγγενειας* (sine acc.) O(U), corr. *Ur* II 35
17. *Κιλικίας Ur* pro *ἡλικίας* 20. *τῶν* om. O 22. 23 *τὰ σφίσιν*
ἀπαντώμενα Hu 27. *ἐπὶ Ur*, *ὑπὸ* O et, ut videtur, U 29. *βρεν-*
τήσιον OU, corr. *Di*

καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.

BELLUM AETOLICUM.

25 (22,8) * *Ὅτι Ἀμύνανδρος ὁ τῶν Ἀθαμάνων βασιλεύς, δο-
κῶν ἤδη τὴν ἀρχὴν ἀνειληφέναι βεβαίως, εἰς Ῥώμην ἐξέ-
πεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίαν
2 (ἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφεσον τόπους), τὰ
μὲν ἀπολογούμενος τῷ δοκεῖν δι' Αἰτωλῶν πεποιῆσθαι
τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ
παρακαλῶν προσδέξασθαι πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν·
3 οἱ δ' Αἰτωλοὶ νομίσαντες ἔχειν εὐφυῆ καιρὸν πρὸς τὸ
τὴν Ἀμφιλοχίαν καὶ τὴν Ἀπεραντίαν ἀνακτήσασθαι, προέ-
4 θεντο στρατεύειν εἰς τοὺς προειρημένους τόπους, ἀθροί-
σαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιὰν
5 ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν. τῶν δὲ πλείστων αὐτοῖς
ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν Ἀπεραντίαν.
καὶ τούτων δὲ προσθεμένων ἑκουσίως ἐστράτευσαν εἰς τὴν
6 Δολοπίαν. οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν
ὡς ἀντιποιησόμενοι, τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν·
λαβόντες δὲ πρὸ ὀφθαλμῶν τὰ περὶ τοὺς Ἀθαμᾶνας καὶ
τὴν τοῦ Φιλίππου * ἧτταν ταχέως μετενόησαν καὶ προσ-
7 έθεντο πρὸς τοὺς Αἰτωλούς. γενομένης δὲ τῆς τῶν
πραγμάτων εὐροίας τοιαύτης ἀπήγαγε τὴν στρατιὰν ὁ Νί-
κανδρος εἰς τὴν οἰκείαν, δοκῶν ἠσφαλίσθαι τὰ κατὰ τὴν
Αἰτωλίαν τοῖς προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μη-
8 δένα δύνασθαι κακοποιεῖν τὴν χώραν αὐτῶν. ἄρτι δὲ
τούτων συμβεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι 930
φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν
Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν Ἀν-*

---

3. Liv. 38, 1—11, Nissen. 202 s. 331 4. O fol. 141v *Ur* 53
5. *ἤδη* *Ur*, *εἶναι* O 8. *ἀπολογουμένως* O *ποιῆσασθαι* O, corr. pr. m. 16. *μετῆλθον* *Ur* pro *μετελθεῖν* 20. *ἀθαμανοὺς* O
21. *τὴν τοῦ φιλίππου συνήθειαν* OU, *τὴν τοῦ Φ. φυγὴν* *Ur*, *τὴν τῷ Φιλίππῳ συμβᾶσαν ἧτταν* *Hu* (conf. 3, 59, 7), *fugam ex Athamania Philippi et caedem praesidii eius accepere* Liv. 38, 3, 5
23. *εὐνοίας* O 24. *τὰ* om. O

τίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς. ὡς δὲ παραγενη- 9
θεὶς ἐκ τῆς Ῥώμης ὁ Δαμοτέλης τόν τε πόλεμον ἀνήγγειλε,
διότι μένει κατάμονος, καὶ τὴν τοῦ Μάρκου καὶ τῶν δυνά-
μεων διάβασιν ἐπ᾽ αὐτούς, τότε δὴ παντελῶς εἰς ἀμη-
χανίαν ἐνέπιπτον, καὶ διηπόρουν πῶς δεῖ χρήσασθαι τοῖς
ἐπιφερομένοις πράγμασιν. ἔδοξεν οὖν αὐτοῖς πρός τε 10
Ῥοδίους πέμπειν καὶ πρὸς Ἀθηναίους, ἀξιοῦντας καὶ παρα-
καλοῦντας πρεσβεῦσαι περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ
παραιτησαμένους τὴν ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί
τινα λύσιν τῶν περιεστώτων κακῶν τὴν Αἰτωλίαν. ὁμοίως 11
δὲ καὶ παρ᾽ αὐτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν
Ῥώμην, Ἀλέξανδρον τὸν Ἴσιον ἐπικαλούμενον καὶ Φαινέαν,
σὺν δὲ τούτοις Κάλλιππον τὸν Ἀμβρακιώτην καὶ Λύκωπον.
* Ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥω- 26
μαίων ἐξ Ἠπείρου πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ (22,9)
τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. τῶν δὲ πρεσβευτῶν 2
στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντων (συνέβαινε
γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτω-
λῶν) καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχε- 3
σθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκα-
ταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει
περὶ τὴν προειρημένην πόλιν, κἂν ἀποδειλιῶσιν, εὐφυῶς 4
αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν (καὶ γὰρ ἄφθονον ἔχειν
τὴν χώραν εὐκαιρίαν πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ
τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν
πρός τε τὰς τοῦ στρατοπέδου χρείας ἅτε θέρους ὄντος
καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν), δοξάντων δὲ τῶν 5
πρεσβευτῶν καλῶς συμβουλεύειν, ἀναζεύξας ὁ στρατηγὸς
ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν.

2. τῆς om. *Ur* 4. ἀμηχανίαν *Ur* pro συμμαχίαν 7. ἀθαμανοὺς O ἀθαμᾶνας U, corr. *Ur* 10. τῇ αἰτωλίᾳ OU, corr. *Di* 12. φαινέα O, Φανέαν *Ur* 13. Κάλλιππον vel Δάμιππον *Rei* 653, Χάριππον *Hu*, χαλεπόν· ἔστι δ᾽ ἄλιπον U, χαλεπόν· ἔστι δ᾽ ἄλυπον O, Χάροπα ἔτι δ᾽ Ἄλυπον *Ur* (nec tamen duo nomina, sed eiusdem nominis scriptura duplici modo corrupta in codicibus exstat) ἀμαρακιώτην καὶ λυκῶπον O 14. O fol. 142v *Ur* 54 15. ἐξ Ἠπείρου *Ur* pro ἐξ τούτῳ U 21. αἰτωλοῖς O 24. εὐκαιρίαν *Rei* 653 pro εἰς χρείαν 25. ἄρατον OU, Ἀρέθοντα *Ur* coll. Liv. 38, 3, 11. 4, 3, corr. *Di*

6 *ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν,* 931
περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορ-
7 *κίας φιλοτίμως. καὶ οἱ μὲν εἰς τὴν Ῥώμην ἀποσταλέντες*
πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ
8 *τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς Χάραδρον. τοῖς δὲ*
Ἠπειρώταις ἔδοξε τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι
καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέ-
ρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσι
9 *πρὸς τοὺς Αἰτωλούς. συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον*
πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς
καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημέ-
10 *νου ταῖς οὐσίαις. καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον*
ἀποδοῦναι πέντε τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδ'
ὅλως ἀπήρεσκεν, ἀλλ' ἐβούλοντο, περὶ πλείστου ποιού-
11 *μενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· ὁ δ' Ἀλέξανδρος οὐκ*
ἂν ἔφη συγχωρῆσαι (πολὺ γὰρ εἶναι τἀργύριον ἐφαίνετο),
καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὐτόν, εἰ
12 *δεήσει πέντε τάλαντα καταβάλλειν. οἱ δ' Ἠπειρῶται*
προορώμενοι τὸ μέλλον, καὶ διαγωνιῶντες μὴ γνόντες οἱ
Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι,
κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν
τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν
13 *ἕκαστον. ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι*
μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δ' Ἀλέξανδρος οὐκ ἂν
ἔφη δοῦναι πλεῖον ταλάντου· καὶ γὰρ τοῦτ' εἶναι πολύ.
14 *καὶ τέλος ἀπογνοὺς αὐτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύ-*
τερος ἄνθρωπος, πλειόνων ἢ διακοσίων ταλάντων ἔχων

---

1. 2. *τολμόντων ἀπατᾶν περίει* O 3. *μὲν* add. *Hu* 4. *Σιβύρτου* vel *Σιμοίτου Rei* 653 pro *σιβήρτου* *Πετραίου Gro* not. in Polyb. p. 427 pro *πετράτου* 5. *Χάρανδρον Ur*, *Χαράδραν* Polyb. 4, 63, 4 6. *βουχετὸν* O 11. *καθυστερεῖν*] *οὐ* (debuit *μὴ*) *καθ. Ca* 827, *τῶν μὲν ἄλλων οὐδενὸς* (immo *μηδενὸς*) *καθ. Rei* 654 *δὲ*] *καὶ Rei* 654 (*πολὺ* igitur ad *καθυστερεῖν* refert), *τε* coni. *Sch* 13. *ε̄* OU 14. *ἐβούλοντ' ἐπὶ τούτοις ἀπολυθῆναι Hu* 16. *ἐφαίνετο Hu*, (*ἀπεφαίνετο Rei* 654), *φαίνεται* OU, *φαίνεσθαι Ur*, del. *Be* 17. *διολοφύρετο* O 18. *δεήσεις* O, *δεήσειε Ur*, corr. *Sch* *ε̄* OU 20. *κατεσχήκασι Ca* 827 pro *μετεσχήκασι* 21. *παρακαλοῦσι καὶ κελεύουσι* OU, corr. *Ur* 26. *ἀπογνοὺς Ur* pro *ἀπὸ γάους* 27. *πλεῖον Rei* 654 *σ̄* OU

οὐσίαν· ἐμοὶ δὲ δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφ' ᾧ μὴ
δοῦναι τὰ τρία τάλαντα. τοσαύτη τις ἐνίοις πρὸς τὸ 15
πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία. τότε δ' ἐκείνῳ 16
καὶ ταὐτόματον συνήργησε πρὸς τὴν φιλαργυρίαν, ὥστε
παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλο-
γιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν· μετὰ γὰρ ὀλίγας ἡμέρας 17
932 γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέ-
σεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων. οἱ δ' Αἰτωλοὶ 18
γνόντες τὴν αὐτοῦ περιπέτειαν Δαμοτέλη προεχειρίσαντο
πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν· ὃς ἐκπλεύσας μέχρι 19
Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ
τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν
πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν.

* Αἰτωλοὶ ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Μάρκου 27 (22,10)
πολιορκούμενοι, τῇ προσβολῇ τῶν μηχανημάτων καὶ τῶν
κριῶν γενναίως ἀντιπαρετάξαντο. οὗτος γὰρ ἀσφαλισάμε- 2
νος τὰ κατὰ τὰς στρατοπεδείας συνίστατο μεγαλομερῶς
τὴν πολιορκίαν, καὶ τρία μὲν ἔργα κατὰ τὸ Πύρρειον προσ-
ῆγε διὰ τῶν ἐπιπέδων τόπων, διεστῶτα μὲν ἀπ' ἀλλήλων
παράλληλα δέ, τέταρτον δὲ κατὰ τὸ Ἀσκληπιεῖον, πέμπτον
δὲ κατὰ τὴν ἀκρόπολιν. γινομένης δὲ τῆς προσαγωγῆς 3
ἐνεργοῦ κατὰ πάντας ἅμα τοὺς τόπους, ἐκπληκτικὴν συνέ-
βαινε γίνεσθαι τοῖς ἔνδον τὴν τοῦ μέλλοντος προσδοκίαν.
τῶν δὲ κριῶν τυπτόντων ἐνεργῶς τὰ τείχη καὶ τῶν δορυ- 4
δρεπάνων ἀποσυρόντων τὰς ἐπάλξεις, ἐπειρῶντο μὲν οἱ
κατὰ τὴν πόλιν ἀντιμηχανᾶσθαι πρὸς ταῦτα, τοῖς μὲν
κριοῖς διὰ κεραιῶν ἐνιέντες σηκώματα μολιβδᾶ καὶ λίθους

1. *ἐμοὶ δὲ Hu*, *ἐμοὶ* OU, *καί μοι Sch* 4. *καὶ* om. O 5. *ἀναλογίαν* U, *ἀλογίαν* coni. *Ur* 10. 11. *μέχρις Λευκάδος Ur* pro *μέχρι σελευκίδου* 14. Hero de repell. obsid. p. 324 extr. ed. Thevenot. 16. inc. T fol. 100v (Wescher 328): *ΑΜΒΡΑΚΙΑΣ ΠΟΛΙΟΡΚΙΑ ΠΟΛΥΒΙΟΥ Β' ΚΑ Ὁ δὲ μάρκος ἀσφαλισάμενος* cet. (eadem ex apographo Mynoidae Minae ante Wescherum ediderat Carolus Mullerus post Josephi opera rec. Guil. Dindorf, vol. II, Paris. 1847) 17. *στρατοπεδίας* T *συνίστατο* — 18. *καὶ* om. Hero 18. *πύρραιον* T Hero, corr. *Sch* ex Livio 38, 5, 2 18. *προσῆγεν* Hero, *admovit* Livius, *προσπιε* cum nota ✓ T (*προσεποίει* Müllerus) 19. *τόπων* om T 20. *δὲ τὸ κατὰ τὸ ἀσκληπιόν* Hero 22. *ἐνεργοῦς* Hero *εκπληκτικη* (sine spir. et acc.) T 24. *ἐναργῶς* Hero 27. *σηκωματωνολυβδα* T,

5 *καὶ στύπη δρύινα, τοῖς δὲ δρεπάνοις σιδηρᾶς περιτιθέντες*
ἀγκύρας καὶ κατασπῶντες ταῦτα ἔσω τοῦ τείχους, ὥστε
ἐπὶ τὴν ἔπαλξιν συντριβέντος τοῦ δόρατος ἐγκρατεῖς γί-
6 *νεσθαι τῶν δρεπάνων. τὸ δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο*
γενναίως, ποτὲ μὲν ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν
ἐπὶ τῶν ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθ' ἡμέραν
προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ πολιορκίᾳ.
7 * *Τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ*
πέμψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ πα-
ραβιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρησαν
8 *εἰς τὴν πόλιν.* * * *παραγγείλας καθ' ἣν ἐτάξαντο ἡμέραν,*
αὐτοὺς μὲν ἐξελθόντας * * *ποιήσασθαι, συνεπιλαβέσθαι*
9 *δὲ αὐτὸν τούτοις τοῦ κινδύνου.* * * * *αὐτῶν μὲν εὐψύχως*
τῆς πόλεως ἐξορμησάντων καὶ γενναίως ἀγωνισαμένων, 933
τοῦ δὲ Νικάνδρου καθυστερήσαντος, εἴτε καταπλαγέντος
τὸν κίνδυνον εἴτε καὶ ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέ-
τριβε πράγμασιν, ἡττήθησαν τῆς ἐπιβολῆς.
28 (22,11) * *Οἱ δὲ Ῥωμαῖοι συνεχῶς ἐνεργοῦντες τοῖς κριοῖς ἀεί*
2 *τι παρέλυον τῶν τειχῶν· οὐ μὴν εἴς γε τὴν πόλιν ἐδύ-*
ναντο βιάσασθαι διὰ τῶν πτωμάτων τῷ καὶ τὴν ἀντοι-

σηκώματα μόλιβδα Hero, *σηκ. μολύβδινα Ca* 1032 vulgo, *σηκ. μολυβδᾶ* Wescherus 1. *καὶ στύπη δρύινα* om. T 2. *κατασχωντες* (sine acc.) T, *κατασχόντες* Hero, corr. *Sch* (*ἀνασπῶντες* coni. *Ca* 1032) *εἴσω Di* 4. 5. *ἐμάχοντο γενναίως* Wescherus ex T, *εὐψύχως ἐμάχοντο* Hero 5. *ἐπιτιθεμένους* Hero 6. *εριων* (sine spir. et acc.) T 7. *ἐγχειροῦντες* om. Hero post *ἐγχειροῦντες* pergit T: *οἱ δὲ ῥωμαῖοι συνεχῶς* cet. (vide cap. 28) 8. Hero p. 321 extr. 10. Suid.: *εἰσέφρησα· εἰσέδυσα ἑαυτόν* 13. *καὶ* ante *αὐτῶν* add. Thevenotus *αὐτῶν Sch* pro *αὐτοῖς* 16. *νομίσαντες* Hero, corr. *Sch* 17. *πραγμάτων* Hero, corr. *Di* 18. T fol. 101r Wescher 329 18—p. 1065, 4. haec Hero p. 325 sic liberius mutata exhibet: *πολλαὶ γὰρ πόλεις καὶ μετὰ τὴν τῶν τειχῶν καταστροφὴν περιεγένοντο τῶν ἐναντίων, ὥσπερ καὶ Ἀμβρακία. τῶν γὰρ Ῥωμαίων συνεχῶς βιαζομένων τοῖς κριοῖς τὸ τεῖχος ἀεί τι* ** *οὐ μὴν εἰς τὴν πόλιν ἐδύναντο παρελθεῖν διὰ τῶν πτωμάτων διὰ τὸ τοὺς ἔνδον ἀντοικοδομεῖν καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς. ὅθεν καὶ ἀπελπίσαντες τοῦ διὰ τῆς βίας ἑλεῖν τὴν πόλιν πρὸς τὸ ὑπορύττειν* (*ὑπορύπτειν* Thev.) *ὥρμησαν. ἀλλὰ καὶ ταύτης τῆς μηχανῆς ἀπεκρούσθησαν, στρατηγικώτερον τῶν ἔνδον ἀντιπαραταξαμένων* (sic *Sch* pro *τὰ ἔνδον παραταξάμενοι*), *ὡς προϊὼν ὁ λόγος δηλώσει, καὶ αἰσθομένων τὸ τούτων εὕρημα* (sic *Sch* pro *τὸ πονήρευμα*). *ἀσφαλισάμενοι τὸ μέσον* cet. (distinctis litteris ea expressa sunt quae conveniunt cum T)

κοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ μάχεσθαι γεν-
ναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς. διόπερ 3
ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ μεταλλεύειν καὶ χρῆσθαι
τοῖς ὀρύγμασιν ὑπὸ γῆς. ἀσφαλισάμενοι δὲ τὸ μέσον ἔργον 4
τῶν τριῶν τῶν προϋπαρχόντων, καὶ σκεπάσαντες ἐπιμελῶς
τὴν σύριγγα τοῖς γέρροις, προεβάλοντο στοὰν παράλληλον
τῷ τείχει σχεδὸν ἐπὶ δύο πλέθρα, καὶ λαβόντες ἀρχὴν ἐκ ταύ- 5
της ὤρυττον ἀδιαπαύστως καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν
ἐκ διαδοχῆς. ἐφ' ἱκανὰς μὲν οὖν ἡμέρας ἐλάνθανον τοὺς 6
ἔνδον φέροντες ἔξω τὸν χοῦν διὰ τῆς σύριγγος. ὡς δὲ 7
μέγας ὁ σωρὸς ἐγένετο τῆς ἐκφερομένης γῆς καὶ σύνοπτος
τοῖς ἐκ τῆς πόλεως, οἱ προεστῶτες τῶν πολιορκουμένων
ὤρυττον τάφρον ἔσωθεν ἐνεργῶς, παράλληλον τῷ τείχει
καὶ τῇ στοᾷ τῇ πρὸ τῶν πύργων. ἐπειδὴ δὲ βάθος ἔσχεν 8
ἱκανόν, ἑξῆς ἔθηκαν παρὰ τὸν ἕνα τοῖχον τῆς τάφρου τὸν
ἐγγὺς τῷ τείχει χαλκώματα συνεχῆ, λεπτότατα ταῖς κατα-
σκευαῖς, καὶ παρὰ ταῦτα διὰ τῆς τάφρου παριόντες
ἠκροῶντο τοῦ ψόφου τῶν ὀρυττόντων ἔξωθεν. ἐπεὶ δὲ 9
ἐσημειώσαντο τὸν τόπον καθ' ὃν ἐδήλου τινὰ τῶν χαλ-
κωμάτων διὰ τῆς συμπαθείας (ἀντήχουν γὰρ πρὸς τὸν
ἐκτὸς ψόφον), ὤρυττον ἔσωθεν ἐπικαρσίαν πρὸς τὴν ὑπάρ-
χουσαν ἄλλην κατὰ γῆς τάφρον ὑπὸ τὸ τεῖχος, στοχαζόμενοι
τοῦ συμπεσεῖν ἐναντίοι τοῖς πολεμίοις. ταχὺ δὲ τούτου 10
934 γενομένου διὰ τὸ τοὺς Ῥωμαίους μὴ μόνον ἀφῖχθαι πρὸς
τὸ τεῖχος ὑπὸ γῆς, ἀλλὰ καὶ διεστυλωκέναι τόπον ἱκανὸν

---

2. *Αἰτωλούς* Hero, *αιτωδου* (sine spir. et acc.) T 3. *καὶ χρῆσθαι* Wescherus, *κεχρησθαι* (sine acc.) T 4. *ἀσφαλισάμενοι*] abhinc usque Hero ita cum T consentit, ut varietas scripturae, si qua est, singulis locis adnotari potuerit *δὲ* om. Hero 5. post *προϋπαρχόντων* add. Hero *οἱ Ῥωμαῖοι* 6. *τὴν σύριγγα* om. Hero *προσεβάλοντο* T, *προεβάλλοντο* Hero *παραλληλων* (sine acc.) T 8. *διαπαυστως* (sine acc.) T 9. *μὲν* om. Hero 11. *τῆς* om. T teste Weschero (non afuisse videtur ab apographo Minae) 14. *τῆι στάσει πρὸ*, omisso altero *τῇ*, T 15. *ἕνα*] *εν* (sine spir. et acc.) T *τὸν* alterum om. Hero 17. post *κατασκευαῖς* add. Hero *οἷον λεκάνας καὶ ἕτερα ὅμοια τούτοις* (Polybius aut ita scripsit, ut in T est, aut uberiorem instrumenti descriptionem interposuit) 18. *ἔσωθεν* Hero 20. *ἀντήχουν* — 21. *ψόφον* om. T 21. *τὴν ὑπάρχουσαν Ben* 282 pro *τῇ ὑπαρχούσῃ* 24. *γινομένου* T *αφειχθαι* (sine spir. et acc.) T

[τοῦ τείχους ὑπὸ γῆς] ἐφ᾽ ἑκάτερον τὸ μέρος τοῦ μετάλλου,
11 συνέπεσον ἀλλήλοις. καὶ τὸ μὲν πρῶτον ἐμάχοντο ταῖς
σαρίσαις ὑπὸ γῆν· ἐπεὶ δὲ οὐδὲν ἠδύναντο μέγα ποιεῖν
διὰ τὸ προβάλλεσθαι θυρεοὺς καὶ γέρρα πρὸ αὐτῶν ἀμ-
12 φότεροι, τὸ τηνικάδε ὑπέθετό τις τοῖς πολιορκουμένοις
πίθον προθεμένους ἁρμοστὸν κατὰ τὸ πλάτος τῷ μετάλλῳ
τρυπῆσαι τὸν πυθμένα, καὶ διώσαντας αὐλίσκον σιδηροῦν
ἴσον τῷ τεύχει πλῆσαι τὸν πίθον [τῷ] πτίλῳ λεπτῷ, καὶ
πυρὸς παντελῶς μικρὸν ἐμβαλεῖν ὑπ᾽ αὐτὸ τὸ τοῦ πίθου
13 περιστόμιον, κἄπειτα σιδηροῦν πῶμα τρημάτων πλῆρες τῷ
στόματι περιθέντας ἀσφαλῶς εἰσάγειν διὰ τοῦ μετάλλου,
14 νεύοντι τῷ στόματι πρὸς τοὺς ὑπεναντίους. ὁπότε δὲ
ἐγγίσαιεν τοῖς πολεμίοις, περισάξαντας τὰ χείλη τοῦ πίθου
πανταχόθεν, τρήματα δύο καταλιπεῖν ἐξ ἑκατέρου τοῦ
μέρους, δι᾽ ὧν διωθοῦντες τὰς σαρίσας οὐκ ἐάσουσι προσ-
15 ιέναι τῷ πίθῳ τοὺς ὑπεναντίους· μετὰ δὲ ταῦτα λα-
βόντας ἀσκὸν οἵῳ χαλκεῖς χρῶνται, καὶ προσαρμόσαντας
πρὸς τὸν αὐλὸν τὸν σιδηροῦν φυσᾶν ἐνεργῶς τὸ πρὸς τῷ
στόματι πῦρ ἐν τοῖς πτίλοις ἐγκείμενον, κατὰ τοσοῦτον
ἐπαγομένους ἀεὶ τὸν αὐλὸν ἐκτὸς καθ᾽ ὅσον ἂν ἐκκάηται
16 τὰ πτίλα. γενομένων δὲ πάντων καθάπερ προείρηται, τό

---

1. *τοῦ τείχους ὑπὸ γῆς* del. *Hu*, *ὑπὸ γῆς* om. Hero *μετάλλου* T, *ὀρύγματος* Hero 2. 3. *ταῖσαρισαῖς* T, *ταῖς σαρίσσαις* Hero 3. *ἐδύναντο* Hero 4. *θυραιους* (sine acc.) T *αὐτῶν* T[s] Hero 4. *ἀμφοτέρους* *Sch* 7. *λιωσαντες* (sic) T, *πλειωσαντας* Hero, corr. ***Di*** (conf. Polyaen. 6, 17: *σιδηροῦν αὐλίσκον διέντες*, et Liv. 38, 7, 11: *dolium a fundo pertusum, qua fistula modica inseri posset*) 8. *τῷ* del. *Di* *πτίλῳ*] *πήλωι* T 9. *πῦρ* (ut Polyaen. 6, 17: *πῦρ ὀλίγον ἐμβαλόντες*) vel *πυρσὸν* *Hu* *παντελῶς* om. Hero *τὸ* om. Hero 10. *τωμα* (sine acc.) T 11. *μετάλλου* T, *ὀρύγματος* Hero 12. *νεύοντι* Hero, *νεῦον* T, *νεύοντα* Müllerus 15. *τασαρισας* (sine acc.) T, *τὰς σαρίσσας* Hero *ἐασωσι* (sine acc.) T 16. *λαβόντες* T 17. *ἀσκὸν* *Gro* ex Polyaeno 6, 17, *χαλκον* (sine acc.) T (Hero) *οἵῳ*] *ᾧ οἱ* Wescherus ex T, *οἷς οἱ* Hero, *οἵῳ οἱ* Müllerus (Polybius ipse aliter scripsit; nam in *χαλκον* aut ignota nobis quaedam follis appellatio latet, velut *χαλκόφυσαν*, aut aliud quod vitium, velut *χαλκευτικὴν φῦσαν*; tum *ᾧ οἱ χαλκεῖς χρῶνται* interpolata esse videntur) 18. 19. *τὸ—πῦρ* *Sch*, *τῶι — πυρὶ* T Hero 19. *ἐγκείμενον* Hero, *ἐγκειμένωι* T[s] (hic quoque Polybii verba depravata sunt) 20. *ἂν* om. Hero 21. *πτίλα* Hero, *πλάγια* T *καθάπερ* Hero, *καθ᾽ ἃ* Wescherus ex T *προεῖπον* Hero

*τε πλῆθος τοῦ καπνοῦ συνέβαινε πολὺ γίνεσθαι καὶ τῇ
δριμύτητι διαφέρον διὰ τὴν φύσιν τῶν πτίλων, φέρεσθαί
τε πᾶν εἰς τὸ τῶν πολεμίων μέταλλον. ὥστε καὶ λίαν* 17
*κακοπαθεῖν καὶ δυσχρηστεῖσθαι τοὺς Ῥωμαίους, οὔτε κω-
λύειν οὔτε ὑπομένειν δυναμένους ἐν τοῖς ὀρύγμασι τὸν
καπνόν. τοιαύτην δὲ λαμβανούσης τριβὴν τῆς πολιορκίας* 18
*ὁ στρατηγὸς τῶν Αἰτωλῶν πρεσβεύειν ἔγνω πρὸς τὸν
στρατηγὸν τῶν Ῥωμαίων.*

* *Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθη-* 29 (22,12)
*ναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρατόπεδον
τῶν Ῥωμαίων, συνεπιληψόμενοι τῶν διαλύσεων. ὅ τε βα-* 2
*σιλεὺς τῶν Ἀθαμάνων Ἀμύνανδρος παρεγένετο σπουδάζων
ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν,
δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ Μάρκου διὰ τὸν
καιρόν. πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας* 3
935 *διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ πόλει ταύτῃ διατετριφέναι
κατὰ φυγήν. ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνάνων μετ' ὀλί-* 4
*γας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλη· ὁ γὰρ
Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν, ἔγραψε τοῖς
Θουριεῦσιν ἀνακομίζειν τοὺς ἄνδρας ὡς αὐτόν. πάντων* 5
*δὲ τούτων ἠθροισμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς
διαλύσεις. ὁ μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρό-* 6
*θεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν, παρακαλῶν σῴζειν σφᾶς
αὐτοὺς * * * εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύ-
σωνται βέλτιον περὶ αὑτῶν. πλεονάκις δὲ προσπελάζοντος* 7
*αὐτοῦ τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς
Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν
πόλιν. τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ τὴν* 8
εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμβρακιώταις

1. *γενέσθαι* T 2. *διαφέρειν* T *πτιλῶν* T 3. *μέταλλον* T, *ὄρυγμα* Hero 4. *καὶ δυσχρηστεῖσθαι* om. Hero 5. *οὔθ' ὑπομένειν* Hero 6. *καπνόν*: des. Hero 9. O fol. 144v *Ur* 57 14. *τοῦ*] *τῶν* O 16. *διατετρίφθαι* OU, corr. *Di* 18. *δαμοτελῆ* OU, item posthac 20. *ψουριεῦσιν* OU, corr. *Ur* II 39 21. *ἐνεργεῖτο Ur*, *ἐνεργεῖ τὸ* O, corr. *Ca* 828 *τὰ*] *τὰς Ur* 23. *σώζειν* O *Ur* 24. lacunam indicavit *Hu* sic fere explendam: *μηδὲ τὸν ἔσχατον* (vel *περὶ τῶν ὅλων*) *κίνδυνον ὑπομένειν* *τοῦτο Ur* vulgo *μὴ* OU, om. *Ur* vulgo 24. *βουλεύσονται* U 29. *οὕτως* O (*οὕτω* U), corr. *Ur* post *μὲν* add. *οὖν Ur* *διαλέγετο* O

9 περὶ τῶν ἐνεστώτων, οἱ δὲ παρὰ τῶν Ἀθηναίων καὶ τῶν
Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς τὰς χεῖρας τὸν στρατηγὸν
τῶν Ῥωμαίων, καὶ ποικίλως ὁμιλοῦντες, πραΰνειν ἐπει-
10 ρῶντο τὴν ὀργὴν αὐτοῦ. τοῖς δὲ περὶ τὸν Δαμοτέλη καὶ
Φαινέαν ὑπέθετό τις ἔχεσθαι καὶ θεραπεύειν τὸν Γάιον
11 Οὐαλέριον· οὗτος δ' ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου
συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ
τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός, ἄλλως δὲ
πρᾶξιν ἔχων νεανικὴν ὡς μάλιστα παρὰ τῷ στρατηγῷ
12 πιστευόμενος. ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμο-
τέλη, καὶ νομίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν
αὐτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν, πᾶσαν εἰσεφέρετο
σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ
13 τῶν περιεστώτων κακῶν. ἐνεργῶς δὲ πανταχόθεν προσ-
αγομένης τῆς φιλοτιμίας ἔλαβε τὸ πρᾶγμα συντέλειαν.
14 οἱ μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως
ἐπέτρεψαν τὰ καθ' αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων,
καὶ παρέδωκαν τὴν πόλιν ἐφ' ᾧ τοὺς Αἰτωλοὺς ὑποσπόν-
15 δους ἀπελθεῖν. τοῦτο γὰρ ὑφείλοντο πρῶτον, τηροῦντες
30 τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέ-
(22,13) θετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιήσασθαι τὰς διαλύσεις,
2 ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, 936
τριακόσια δ' ἐν ἔτεσιν ἕξ, πεντήκοντα καθ' ἕκαστον ἔτος·
3 ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτο-
μόλους Ῥωμαίοις ἅπαντας τοὺς παρ' αὐτοῖς ὄντας ἐν ἓξ
4 μησὶ χωρὶς λύτρων· πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμ-
πολιτείᾳ, μηδὲ μετὰ ταῦτα προσλαβέσθαι, τούτων ὅσαι
μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥω-

3. ὁμιλοῦν O 5. δέχεσθαι Hu 9. ὡς Hu, οἱ O, ᾗ Ur, ἦν Rei 655 10. τὸν] τοῦ O 11. τὸ πρᾶγμα Ur, τῷ πράγ|ματι O, τὰ πράγματα U et correctus pr. m. O 12. προστατῆσαν O 13. σπουδάζω O 16. ἀμβρακιῶταις O¹ ex ἀμβρακίαν ταις 17. ἐπέστρεψαν O 23. πεντήκοντα] ν̄ OU 24. ἀποκαταστῆναι O καὶ τοὺς αἰχμαλώτους add. Ur e Livio 38, 9, 9 27. τινὰς ante μετὰ add. Ur ταῦτα Ur, ταύτην O, ταύτης U et correctus pr. m. O 28. λευκίου κορνιλίου O (item U, nisi quod κορνηλ. affert Ur), Τίτου Κοϊντίου Ur e Livio 38, 9, 10, codicum scripturam restituit Nissenus 203

μαίων ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους· Κεφαλλη- 5
νίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συνθηκῶν.
Ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ 6
τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι
τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν
ἐπὶ Ῥωμαίους. οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμε- 7
νον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν·
οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς
Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων. τοῖς μὲν οὖν ὅλοις 8
εὐδόκουν (καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν),
περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐ-
τοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς
προτεινομένοις. ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν 9
τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δ᾽ ἀγάλματα
καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πό-
λεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου
τὴν Ἀμβρακίαν. ἐδόθη δ᾽ αὐτῷ καὶ στέφανος ἀπὸ ταλάν- 10
των πεντήκοντα καὶ ἑκατόν. ταῦτα δὲ διοικησάμενος ἐ- 11
ποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας, θαυ-
μάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶ-
σθαι. παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμ- 12
φιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακί-
ας ἑκατὸν ὀγδοήκοντα στάδια. ἐκεῖ δὲ συμμιξάντων αὐτῷ 13
τῶν περὶ τὸν Δαμοτέλην, καὶ διασαφούντων ὅτι δέδοκται
τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς δι᾽ ἑαυτῶν γεγενημένας ὁμο-
λογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρ-
κος δὲ εἰς τὴν Ἀμβρακίαν. κἀκεῖσε παραγενόμενος οὗτος 14
μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κε-
937 φαλληνίαν, οἱ δ᾽ Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ 15
Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς

1. *φιλίαν Ur*, *φιλοτιμίαν* OU, *φιλίαν ἐθελοντὴν Hu* (*voluntate in amicitiam venissent* Liv. 38, 9, 10) *Κεφαλληνίους Ur* pro *κεφάλαιον* 2. *τούτων* O¹ ex *τῆς τῶν* 6. *ἐπὶ Ur*, *ὑπὸ* O 8. *δαμοτελῆν* O, *Δαμοτελῆ Ur*, *Δαμοτέλη* vulgo, item vs. 24 18. *ἑκατόν*] ϱ̄ OU 19. *μεσόγαιον Hu* 23. ϱ̄π̄ OU 25. *βεβαιοῦν τὰς Ur* II 40, *βεβαιοῦντας* O, *βεβαιοῦντας τὰς Ur* I 59 27. *οὕτως* O (*οὕτω* U), corr. *Ur* 28. *κεφαληνίαν* O

16 εἰρήνης. ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων,
εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων.
31 Οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς
(22,14) 2 Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον· παραπλησίως δὲ
καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας
3 ἑτέρους τῶν φίλων πράξοντας τὰ περὶ τῆς εἰρήνης. ἀφι-
κομένων δ᾽ εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς
4 ὀργῆς πρὸς Αἰτωλοὺς διὰ Φιλίππου τοῦ βασιλέως· ἐκεῖ-
νος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν
Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φί-
λους, ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι
5 τὰς διαλύσεις. διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων
παρήκουεν ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων
6 ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. καὶ γὰρ ἐδό-
κει Δᾶμις ὁ κιχησίων ἄλλα τε καλῶς εἰπεῖν καὶ παραδείγ-
ματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον.
7 ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ
γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χά-
ριν ἀποδεδωκέναι τούτων, ἀλλ᾽ εἰς μέγαν ἐνηνοχέναι κίν-
δυνον τὴν Ῥωμαίων ἡγεμονίαν, ἐκκαύσαντας τὸν πρὸς Ἀν-
8 τίοχον πόλεμον. ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον,
9 ἐν ᾧ τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς. εἶναι γὰρ τὸ
συμβαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον
10 τῷ γινομένῳ περὶ τὴν θάλατταν. καὶ γὰρ ἐκείνην κατὰ
μὲν τὴν αὑτῆς φύσιν αἰεί ποτ᾽ εἶναι γαληνὴν καὶ καθεστη-
κυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτ᾽ ἂν ἐνοχλῆσαι
11 μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ χρωμένων· ἐπειδὰν
δ᾽ ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ

---

3. *Οὗτοι* O[1] ex *Οὗτος* (littera unciali scriba usus est, quasi hic alia ecloga inciperet) 9. *τῶν* om. O extremo versu *ἀφαιρεῖσθαι* OU, corr. *Na* 350 10. *καὶ δολοπίαν διεπέμψαντο* O 14. *ἀνετράπη Ur* *προανέσχε* O 15. *δάμις ὁ κιχησίων* OU, *Δάμις ὁ Ἱκεσίου Ur*, *Leon Hicesiae filius* Liv. 38, 10, 5 19. *μέγαν* O et, ut videtur, U, *μέσον Ur* *ἀνηνοχέναι Ur* II 41, *ἀγηοχέναι Di* 20. *ἀκούσαντας* O 22. *φέρειν* OU (conf. 12, 9, 4), *φέρει Ur* *πολλούς Be* pro *αἰτωλούς* 24. *θάλασσαν* OU (recte uterque p. 1071, 2) 25. *ᾀεὶ* O, *ἀεί* vulgo *γαλινὴν* OU

φύσιν ἀναγκάσωσι κινεῖσθαι, τότε μηθὲν ἔτι δεινότερον
εἶναι μηδὲ φοβερώτερον θαλάττης. ὃ καὶ νῦν τοῖς κατὰ
τὴν Αἰτωλίαν συμπεσεῖν. "ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, 12
πάντων τῶν Ἑλλήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βε-
938 βαιότατοι συνεργοὶ πρὸς τὰς πράξεις. ἐπεὶ δ' ἀπὸ μὲν 13
τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς
Εὐρώπης Μενεστᾶς καὶ Δαμόκριτος συνετάραξαν τοὺς
ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ
πράττειν, τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν 14
ὑμῖν, ἐγένοντο δ' αὐτοῖς αἴτιοι κακῶν. * * * καὶ πρὸς 15
ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολλοὺς καὶ
διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενόμενοι πάλιν ἀκέ-
ραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν ὑφ' ὑμῶν σωθέντες,
εὐνούστατοι πάλιν ἔσονται πάντων Ἑλλήνων."
Ὁ μὲν οὖν Ἀθηναῖος ταῦτα εἰπὼν ἔπεισε τὴν σύγκλη- 16
τον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς. δόξαντος δὲ τῷ συν- 32 (22,15)
εδρίῳ, καὶ τοῦ δήμου συνεπιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ
τὰς διαλύσεις. τὰ δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα. 2
"ὁ δῆμος ὁ τῶν Αἰτωλῶν τὴν ἀρχὴν καὶ τὴν δυναστείαν
τοῦ δήμου τῶν Ῥωμαίων διαφυλαττέτω χωρὶς δόλου.
πολεμίους μὴ διαγέτω διὰ τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ 3
Ῥωμαίους ἢ τοὺς συμμάχους καὶ φίλους αὐτῶν, μηδὲ χορη-
γείτω μηδὲν δημοσίᾳ βουλῇ. ἐχθρούς τοὺς αὐτοὺς ἐχέτω 4
τῷ δήμῳ τῶν Ῥωμαίων, καὶ ἐὰν πολεμῶσι πρός τινας
Ῥωμαῖοι, πολεμείτω πρὸς αὐτοὺς ὁ δῆμος ὁ τῶν Αἰτωλῶν.
τοὺς δὲ αὐτομόλους, τοὺς δραπέτας, τοὺς αἰχμαλώτους 5

1. *ἀναγκάσωσι Ur*, *ἀναγκαίαν καὶ* O *μηθὲν* vulgo invito O 2. *φοβερότερον* O 4. *ἡμῖν* O 6. *πλεύσαντες* OU, corr. *Ur* *θάειν καὶ δικαίαρχον* O 7. *μενέστας* OU 10. lacunam indicavit *Ur*, nec tamen recte pro *καὶ πρὸς* coniecit *δεῖ δὲ ὑμᾶς πρὸς μὲν*; nam ante *καὶ πρὸς* paulo plura exciderunt, quibus orator senatum, ut aequo ac prudenti iudicio uteretur, admonuit 11. *ἀπαραιτήτων* O 12. *ὅτι Ur*, *ἔτι* O 20. *διαφυλαττέτω χωρὶς δόλου* add. *Hu*, *conservato sine dolo malo* Liv. 38, 11, 2, *ἀδόλως τηρείτω* add. *Ur* 21. *πολεμίους* add. *Rei* 656 coll. cap. 45, 2 *διιέτω Di* 22. post *καὶ* repetit *τοὺς* O 23. *ἐχθρούς* — 24. *Ῥωμαίων* om. OU, *hostis eosdem habeto quos populus Romanus* Liv. l. c., *ἐχθρὸν καὶ φίλον τὸν αὐτὸν ἐχέτω τοῖς Ῥωμαίοις* add. *Ur*, *ἐχθροὺς τοὺς αὐτοὺς ἐχέτω Ῥωμαίοις Di* 26. *αὐτομόλους τοὺς* add. *Gro* e Livio 38, 11, 4 *καὶ* ante *τοὺς αἰχμ.* add. *Ur*

πάντας τοὺς Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότωσαν
6 Αἰτωλοί, χωρὶς τῶν ὅσοι κατὰ πόλεμον ἁλόντες εἰς τὴν
ἰδίαν ἀπῆλθον καὶ πάλιν ἑάλωσαν, καὶ χωρὶς τῶν ὅσοι
πολέμιοι Ῥωμαίων ἐγένοντο καθ' ὃν καιρὸν Αἰτωλοὶ μετὰ
Ῥωμαίων συνεπολέμουν, ἐν ἡμέραις ἑκατὸν ἀφ' ἧς ἂν τὰ
7 ὅρκια τελεσθῇ, τῷ ἄρχοντι τῷ ἐν Κερκύρᾳ· ἐὰν δὲ μὴ
εὑρεθῶσί τινες ἐν τῷ χρόνῳ τούτῳ, ὅταν ἐμφανεῖς γένων-
ται, τότε ἀποδότωσαν χωρὶς δόλου· καὶ τούτοις μετὰ τὰ
8 ὅρκια μὴ ἔστω ἐπάνοδος εἰς τὴν Αἰτωλίαν. δότωσαν δὲ
Αἰτωλοὶ ἀργυρίου μὴ χείρονος Ἀττικοῦ παραχρῆμα μὲν
τάλαντα Εὐβοϊκὰ διακόσια τῷ στρατηγῷ τῷ ἐν τῇ Ἑλλάδι,
ἀντὶ τρίτου μέρους τοῦ ἀργυρίου χρυσίον, ἐὰν βούλωνται, 939
διδόντες, τῶν δέκα μνῶν ἀργυρίου χρυσίου μνᾶν διδόντες,
9 ἀφ' ἧς δ' ἂν ἡμέρας τὰ ὅρκια τμηθῇ ἐν ἔτεσι τοῖς πρώ-
τοις ἓξ κατὰ ἔτος ἕκαστον τάλαντα πεντήκοντα· καὶ τὰ
10 χρήματα καθιστάτωσαν ἐν Ῥώμῃ. δότωσαν Αἰτωλοὶ ὁμή-
ρους τῷ στρατηγῷ τετταράκοντα, μὴ νεωτέρους ἐτῶν
δώδεκα μηδὲ πρεσβυτέρους τετταράκοντα, εἰς ἔτη ἕξ,
οὓς ἂν Ῥωμαῖοι προκρίνωσι, χωρὶς στρατηγοῦ καὶ ἱπ-
πάρχου καὶ δημοσίου γραμματέως καὶ τῶν ὡμηρευκότων
11 ἐν Ῥώμῃ. καὶ τὰ ὅμηρα καθιστάτωσαν εἰς Ῥώμην. ἐὰν
δέ τις ἀποθάνῃ τῶν ὁμήρων, ἄλλον ἀντικαθιστάτωσαν.
12 περὶ δὲ Κεφαλληνίας μὴ ἔστω ἐν ταῖς συνθήκαις. ὅσαι
13 χῶραι καὶ πόλεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευ-
κίου Κοϊντίου καὶ Γναίου Δομετίου στρατηγῶν ἢ ὕστερον
ἑάλωσαν ἢ εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων
14 καὶ τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί. ἡ
δὲ πόλις καὶ ἡ χώρα ἡ τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω."

5. *ἐν* add. *Ur* *ἡμέρας* O *ρ̄* OU 6. *τῶν ἐν* O 8. *τὰ* om. O 11. *σ̄* OU 12. *χρυσίου* O 14. *δ'* add. *Sch* 15. *τὸ* ante *ἔτος* add. *Ur* *τάλαντα ν̄ Ur*, *τάλαντον*, omisso numero, O
16. *εἰς Ῥώμην Di* 17. 18. *μ̄ — ιβ̄ — μ̄* OU 20. *ὁμηρευόντων* O, *ὁμηρευκότων Ur*, corr. *Ca* 833 (*neu quis qui ante obses fuerit* Liv. 38, 11, 7) 23. *κεφαληνίας* O 23. 24. *ὅσας χώρας — ἄνδρας* OU, corr. Perizonius animadv. histor. cap. I p. 19 ed. Harles. 24. 25. *λευκίου κοϊντίου* U, *λευκίου κόϊντου* O, *Τίτου Κοϊντίου Ur* cum Livio 38, 11, 9, qui aut ipse erravit aut librariorum culpa corruptus est (conf. praeter interpretes Polybii et Livii Nissenum 203) 25. *δομετίου* OU, *Δομιτίου Ur* 27. *τῶν σινιάδων ἀκαρνῶν* O

τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέλεστο τὰ 15
τῆς εἰρήνης. καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς καὶ καθόλου
τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν ἐπιγραφήν.

BELLUM GALLOGRAECUM.

* *Ὅτι καθ᾽ ὃν καιρὸν ἐν τῇ Ῥώμῃ τὰ περὶ τὰς συν-* 33 (22,16)
θήκας τὰς πρὸς Ἀντίοχον καὶ καθόλου περὶ τῆς Ἀσίας
αἱ πρεσβεῖαι διεπράττοντο, κατὰ δὲ τὴν Ἑλλάδα τὸ τῶν
Αἰτωλῶν ἔθνος ἐπολεμεῖτο, κατὰ τοῦτον συνέβη τὸν περὶ
τὴν Ἀσίαν πρὸς τοὺς Γαλάτας πόλεμον ἐπιτελεσθῆναι,
ὑπὲρ οὗ νῦν ἐνιστάμεθα τὴν διήγησιν.

* *Ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γεγονὼς* 34
καὶ δόλιος· καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρομῆς ἀλλὰ μετ᾽ (22,17)
ἐπιστάσεως τυχεῖν τῆς ἁρμοζούσης μνήμης.

* *Πλὴν συνεγγίζοντος Γναίου ὑπάτου Ῥωμαίων τῇ* 2
Κιβύρᾳ, καὶ τοῦ Ἑλονίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ
τίνος ἐστὶ γνώμης, πρεσβευτὰς ἐξέπεμψε παρακαλῶν μὴ 3
φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων καὶ πᾶν
ποιήσει τὸ παραγγελλόμενον. καὶ ταῦτα λέγων ἅμα πρού- 4
940 *τεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων. ὧν ἀκούσας* 5
αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρα-
τηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων. ἕπεσθαι γὰρ
αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας. γενομένου δὲ τού- 6
του, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν
καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν ὁ Γναῖος ἀνα-
τατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς, φάσκων οὐ 7

---

3. *ἐπιγραφήν* OU (i. e. epitamator; Polybius ipse quid scripserit, dubium est; certe non *ἐπιστροφήν*, quod *Ur* coniecit) 4. Liv. 38, 12—27; Nissen. 203—205. 331 5. O fol. 149v *Ur* 63 6. *τὰς*] *τοὺς* O 8. *κατὰ τοῦτον συνέβη καὶ περὶ* O 11. P *Va* 113; ex eodem loco epitomator legationum initium proximae eclogae sic composuit: *Ὅτι Μοαγέτης ὁ τῆς Κιβύρας τύραννος ὠμὸς ἦν καὶ δόλιος. πλὴν συνεγγίζοντος* cet. *μοαγέστις* O 13. *ἐπὶ τάσεως* P, corr. *Va*
14. O fol. 149v *Ur* 63 (conf. ad. vs. 11) *Γναίου* om. *Ur*
14. 15. *ὑπάτου ῥωμαίων τῇ κιβύρᾳ* post *γνώμης* (vs. 16) habent OU, transposuit *Ur* 17. *ὑπάρχοι Ur* 18. *ποιήσει* coni. *Sch* pro *ποιῆσαι*
19. post *ἀκούσας* add. *Ἑλούϊος Rei* 657 24. *τοῦ ἀδελφοῦ* O
24. 25. *ἵνα τατικῶς* U, *ἐντατικῶς Ur*

*μόνον ἀλλοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην
πάντων τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ
τὴν ῥώμην ὅλην εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς
8 εἶναι καὶ κολάσεως. οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν
ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέστησαν,
9 ἠξίουν δ' αὐτὸν εἰς λόγους ἐλθεῖν. συγχωρήσαντος δὲ
10 τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, εἰς δὲ τὴν ἐπαύριον
ἐξῆλθε μετὰ τῶν φίλων ὁ τύραννος, κατά τε τὴν ἐσθῆτα
καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινός, ἔν τε τοῖς
ἀπολογισμοῖς κατολοφυρόμενος τὴν ἀδυναμίαν τὴν αὑτοῦ
καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ ἠξίου προσδέ-
11 ξασθαι τὰ πεντεκαίδεκα τάλαντα τὸν Γναῖον· ἐκράτει δὲ
12 τῆς Κιβύρας καὶ Συλείου καὶ τῆς ἐν Λίμνῃ πόλεως. ὁ
δὲ Γναῖος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε
πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ πεντακόσια τάλαντα μετὰ
μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν
13 πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν. ὅθεν ὁ Μοαγέ-
της κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦ-
τον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος
ἔπεισε τὸν Γναῖον ἑκατὸν τάλαντα καὶ μυρίους μεδίμνους
λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν.*

35 (22,18) * *Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γναῖος διῄει τὸν Κο-
λοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν
πρέσβεις ἐκ τῆς Σίνδα προσαγορευομένης πόλεως, δεό-
2 μενοι σφίσι βοηθῆσαι· τοὺς γὰρ Τερμησσεῖς, ἐπισπασα-
μένους Φιλόμηλον, τήν τε χώραν ἔφασαν αὐτῶν ἀνάστατον* 941

---

2. *ἀλλὰ* — 4. *κολάσεως*] haec ita corrupta sunt, ut sanari non posse vidcantur; *ἀλλὰ καὶ κατατεῖναι τὴν ῥ. ὅλ.* edidit *Sch* et tum *κολάσεως ἄξιον μᾶλλον ἢ φιλίας* idem auctore *Ur* (conf. Liv. 38, 14, 7) 4. *καταπλαγὲν* O 5. *ἐπίφασιν* OU, *ἐπίτασιν Ur* 6. 7. *δὲ τότε Ur*, *καὶ τότε* O 12. $\overline{\iota\epsilon}$ OU, *πέντε Di* 12. 13. *δὲ τ ὸ τῆς* O 13. *συλλίου* O, *Σιλλίου Ur* I 64, corr. *Ca* 835 ex Stephano Byz. et Livio 38, 14, 10 *ἐν Λίμνῃ* et apud Liv. l. c. *ad Limnem* Tillmanns. 57, *ἐντέμνῃ* O, *ἐντεμένῃ* U, *ἐν Τεμένει Rei* 658, *Ἀλίμνης Ur* II 44 secundum vulgatam apud Livium scripturam 14. *ὑπόνοιαν* O 15. $\overline{\varphi}$ OU 16. *χάριτος Rei* 659 pro *χαρᾶς* 20. $\overline{\varrho}$ OU 22. O fol. 151r *Ur* 64 24. *τῆς Σίνδα Hu*, *τῆς ἰοῦδα* O (U), *τῆς Ἰσιόνδα* vel *Ἰσίνδης Ur* (*Sindensium* Liv. 38, 15, 1 a Sigonio emendatus) 25. *μεσεῖς* O, *τελμεῖς* U, corr. *Ur* II 45 26. *Φιλομηλεῖς Ur* II 45

πεποιηκέναι καὶ τὴν πόλιν διηρπακέναι, νῦν τε πολιορκεῖν
τὴν ἄκραν, συμπεφευγότων εἰς αὐτὴν πάντων τῶν πολιτῶν
ὁμοῦ γυναιξὶ καὶ τέκνοις. ὧν διακούσας ὁ Γναῖος ἐκεί- 3
νοις μὲν ὑπέσχετο βοηθήσειν μετὰ μεγάλης χάριτος, αὐτὸς
δὲ νομίσας ἕρμαιον εἶναι τὸ προσπεπτωκὸς ἐποιεῖτο τὴν
πορείαν ὡς ἐπὶ τῆς Παμφυλίας. ὁ δὲ Γναῖος συνεγγίσας 4
τῇ Τερμησσῷ, πρὸς μὲν τούτους συνέθετο φιλίαν λαβὼν
πεντήκοντα τάλαντα, παραπλησίως δὲ καὶ πρὸς Ἀσπεν-
δίους. ἀποδεξάμενος δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων 5
πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν, καὶ τὴν προειρημένην
δόξαν ἐνεργασάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ
καὶ τοὺς Σινδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας, αὖθις
ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας.

* Ὅτι Κύρμασα πόλιν λαβὼν ὁ Γναῖος καὶ λείαν 36
ἄφθονον ἀνέζευξεν. προαγόντων δὲ αὐτῶν παρὰ τὴν λίμ- (22,19) 2
νην, παρεγένοντο πρέσβεις ἐκ Λυσινόης διδόντες αὑτοὺς
εἰς τὴν πίστιν. οὓς προσδεξάμενος ἐνέβαλεν εἰς τὴν τῶν 3
Σαγαλασσέων γῆν, καὶ πολὺ πλῆθος ἐξελασάμενος λείας
ἀπεκαραδόκει τοὺς ἐκ τῆς πόλεως, ἐπὶ τίνος ἔσονται γνώ-
μης. παραγενομένων δὲ πρεσβευτῶν ὡς αὐτόν, ἀποδεξά- 4
μενος τοὺς ἄνδρας καὶ λαβὼν πεντήκοντα ταλάντων στέφα-
νον καὶ δισμυρίους κριθῶν μεδίμνους καὶ δισμυρίους πυ-
ρῶν, προσεδέξατο τούτους εἰς τὴν φιλίαν.

* Ὅτι Γναῖος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις 37
ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως (22,20)
πρεσβεύσῃ πρὸς τοὺς τῶν Γαλατῶν βασιλεῖς. καὶ ὁ Ἐπο- 2
σόγνατος ἔπεμψε πρὸς Γναῖον πρέσβεις, καὶ παρεκάλει
τὸν Γναῖον τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆ-
ναι μηδ' ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις,

5. ἕρμαιον OU vulgo (conf. p. 301, 14) 7. τελμησσῷ O, τελμισσῷ U, corr. *Ur* 8. ν̄ OU καὶ] οὐ O 9. δὲ om. O 12. τοὺς ἰουδεῖς O, τοὺς Ἰσιονδεῖς *Ur* vulgo ἐξελούμενος OU, corr. *Ca* 836 14. O fol. 151ᵛ *Ur* 65; conf. Nissen. 15. 204 15. προάγοντος δὲ αὐτοῦ *Ur* (non OU) 16. διηνόης O, δυηνόης U, corr. *Ur* e Livio 38, 15, 8 18. σαγαλεσέων OU, corr. *Ur* II 46 ἐξελάμενοι O 21. ν̄ OU 22. δυσμυρίων πυρῶν O 23. προσεδέξαντο *Ur* 24. N fol. 83ʳ *Ur* 65 26. πρεσβεύσει N 28. μὴ om. N 29. τοῖς Τολιστοβογίοις *Ur* e suo codice, στολιστολογιοις (sine articulo et acc.) N

3 *καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνα-*
τος, καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι
πρὸς πᾶν αὐτοὺς παραστήσεσθαι τὸ καλῶς ἔχον.
4 * *Γναῖος ὁ ὕπατος Ῥωμαίων διερχόμενος ἐγεφύρωσε*
τὸν Σαγγάριον ποταμόν, τελέως κοῖλον ὄντα καὶ δύσβατον. 942
5 *καὶ παρ' αὐτὸν τὸν ποταμὸν στρατοπεδευσαμένου παρα-*
γίνονται Γάλλοι παρὰ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσ-
6 *σινοῦντος ἱερέων τῆς μητρὸς τῶν θεῶν, ἔχοντες προστη-*
θίδια καὶ τύπους, φάσκοντες προσαγγέλλειν τὴν θεὸν
7 *νίκην καὶ κράτος. οὓς ὁ Γναῖος φιλανθρώπως ὑπεδέξατο.*
8 * *Ὄντος δὲ τοῦ Γναίου πρὸς τὸ πολισμάτιον τὸ*
καλούμενον Γορδίειον, ἧκον παρ' Ἐποσογνάτου πρέσβεις
ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γαλα-
9 *τῶν βασιλεῦσιν, οἱ δ' ἁπλῶς εἰς οὐδὲν συγκαταβαίνοιεν*
φιλάνθρωπον, ἀλλ' ἠθροικότες ὁμοῦ τέκνα καὶ γυναῖκας
καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλούμενον ὄρος Ὄ-
λυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν.
38 (22,21) * *Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον*
γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥωμαῖοι καὶ Γναῖος
2 *ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας. ὁ δὲ λαβὼν αὐτὴν*
ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρατιωτικῶς καὶ κατῄσχυνεν.
3 *ἦν δὲ ἄρα καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἀμαθὴς καὶ*
ἀκρατὴς ἄνθρωπος, ἡττήθη δὲ ὅμως ὑπὸ τῆς φιλαργυρίας,
καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς
ἦγεν αὐτὴν ἀπολυτρώσων, ποταμοῦ τινος ἐν μέσῳ διείρ-
4 *γοντος. ὡς δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν*
αὐτῷ καὶ παρελάμβανον τὴν Χιομάραν, ἡ μὲν ἀπὸ νεύ-
ματος προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον

2. *πεσεῖσθαι* NU, *πέπεισται Rei* 659, corr. *Na* 247 3. *ἔχων* N; sequuntur in NU continuo verba *ὄντος δὲ τοῦ γναΐου* (cap. 37, 8) 4. Suid. v. *Γάλλος* et *Ὅτι Γάϊος* (sic) — *ποταμὸν ἐστρατοπεδεύσατο* idem v. *Σαγγάριος* 6. *στρατοπεδευσαμένου* vel *στρατοπεδευσαμένῳ* coni. *Sch*, *στρατοπεδευσάμενος* Suid. v. *Γάλλος*, *ἐστρατοπεδεύσατο* idem v. *Σαγγ.* 8. *προστηθίδια Va* 209 et adnot. p. 36 pro *πρὸς τῇ ἰδέᾳ* 9. *προαγγέλλειν Di* 11. N fol. 83r *Ur* 66 12. *γορδιεῖον* N *Ur* II 46, *Γορδεῖον Ur* I 66 13. *παρ' εὐθὺς* NU (vide *Ur* II 46), *παρευσθεὶς Ur* I 66, corr. *Ca* 837 18. Plutarch. mulierum virt. 22 (tom. II, I p. 58 Wyttenb.) post *Ὀρτ.* add. *γυναῖκα Sch*

αὐτὴν καὶ φιλοφρονούμενον, ἐκείνου δὲ πεισθέντος καὶ 5
τὴν κεφαλὴν ἀποκόψαντος ἀραμένη καὶ περιστείλασα τοῖς
943 *κόλποις ἀπήλαυνεν. ὡς δὲ ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν* 6
κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόν-
τος "ὦ γύναι, καλὸν ἡ πίστις" "ναί" εἶπεν, "ἀλλὰ κάλ-
λιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον." ταύτῃ μὲν ὁ 7
Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι
τό τε φρόνημα καὶ τὴν σύνεσιν.

* *Ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην* 39
στρατοπεδευόντων περὶ τὴν Ἄγκυραν πόλιν, καὶ τοῦ Γναίου (22,22)
τοῦ στρατηγοῦ προάγειν εἰς τοὔμπροσθεν μέλλοντος, πα- 2
ραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων, ἀξιοῦντες τὸν
Γναῖον τὰς μὲν δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ
κατὰ τὴν ἐπιοῦσαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τό-
πον τῶν στρατοπέδων· ἥξειν δὲ καὶ τοὺς παρ' αὐτῶν
βασιλεῖς κοινολογησομένους ὑπὲρ τῶν διαλύσεων. τοῦ δὲ 3
Γναίου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συν-
ταχθὲν μετὰ πεντακοσίων ἱππέων, τότε μὲν οὐκ ἦλθον οἱ
βασιλεῖς. ἀνακεχωρηκότος δ' αὐτοῦ πρὸς τὴν ἰδίαν παρ- 4
εμβολήν, αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων
σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν,
ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσι κοινολογησομένους
ὑπὲρ τῶν ὅλων. ὁ δὲ Γναῖος κατανεύσας ἥξειν αὐτὸς μὲν 5
ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτταλον δὲ καὶ τῶν
χιλιάρχων τινὰς ἐξαπέστειλε μετὰ τριακοσίων ἱππέων. οἱ 6
δὲ τῶν Γαλατῶν πρέσβεις ἦλθον μὲν κατὰ τὸ συνταχθὲν
καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δ'
ἐπιθεῖναι τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων
οὐκ ἔφασαν εἶναι δυνατόν. τοὺς δὲ βασιλεῖς τῇ κατὰ πό- 7
δας ἥξειν διωρίζοντο, συνθησομένους καὶ πέρας ἐπιθήσον-
τας, εἰ καὶ Γναῖος ὁ στρατηγὸς ἔλθοι πρὸς αὐτούς. ˏτῶν 8

---

9. O fol. 151ᵛ *Ur* 66 post *νίκην* add. O *αὐτῶν πραχθεῖσαν*
10. *ἄγγυραν* O 13. post *αὐτὸν* repetit O *ἀξιοῦντες τὸν γνάϊον*
16. *κοινολογισαμένους* O, *κοινολογησαμένους Ur*, corr. *Ca* 837 18. *φ* OU
22. *ἐπειδὴ Hu*, *ἔτι δὲ* O, *ὅτι Ur* vulgo *κοινολογησαμένους* O
26. *πρέσβεις* add. *Di* 30. *ἐπιθήσαντας* O

δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γναῖον,
9 *τότε μὲν ἐπὶ τούτοις διελύθησαν. ἐποιοῦντο δὲ τὰς ὑπερθέ-*
σεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους
βουλόμενοι τῶν τε σωμάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν
χρημάτων ὑπερθέσθαι πέραν Ἅλυος ποταμοῦ, μάλιστα δὲ
τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑπο-
10 *χείριον, εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι. ταῦτα δὲ προ-* 944
θέμενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν
11 *τῶν Ῥωμαίων, ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους. ὁ δὲ*
Γναῖος διακούσας τῶν περὶ τὸν Ἄτταλον, καὶ πεισθεὶς
ἥξειν τοὺς βασιλεῖς, ἐξῆλθεν, καθάπερ εἰώθει, μετὰ πεν-
12 *τακοσίων ἱππέων. συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς*
ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπορευομένους ἐκ τοῦ
τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι
τὴν ἔξοδον, ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον
13 *πορευομένοις ἱππεῦσιν. οὗ καὶ τότε γενομένου καὶ πολλῶν*
ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι καὶ τοὺς εἰθισμένους
ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη
14 *ποιήσασθαι τὴν ἔξοδον. ὧν ἐκπορευθέντων αὐτομάτως*
τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν.

RES GRAECIAE.

a. u. 566

40 (22,23) * *Ὁ δὲ Φούλβιος πραξικοπήσας νυκτὸς κατέλαβε τὸ* 945
μέρος τῆς ἀκροπόλεως καὶ τοὺς Ῥωμαίους εἰσήγαγε.

41 (21,16) * *Ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως εἴωθε συν-* 921
τρέχειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰσιν οἱ δυνάμενοι ταῦτα
2 *συνάγειν καὶ συναρμόζειν πρὸς ἄλληλα. κατὰ μὲν γὰρ τὸ*
πολὺ πάντες ἴσμεν διότι τό τε καλὸν φεύγει τὴν τοῦ παρ-
αυτίκα λυσιτελοῦς φύσιν καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ.

2. *τὰς* add. *Di* 5. *τ ο ῦ ἅλυος* O 6. *τὸν*] *ὃν τὸν* O, *αὐτὸν τὸν* coni. *Sch* 7. *ταῦτα προσθέμενοι*, omisso *δὲ*, *Ur* 9. *ἔχοντας* O 10. *τῶν* O, *τὰ Ur* 11. *μετὰ φ̄* OU 13. *χορολογίας* O 15. *ἔφοδον* OU, corr. *Rei* 659 *ἐπὶ τοὺς* ante *ἐφεδρείᾳ* add. OU, del. *Gro* 17. *συνετάραξαν* O *καὶ* add. *Sch* 18. *τὰ* ante *ταῦτα τὰ* add. O 21. Liv. 38, 28—34, Plut. Philop. 16, Nissen 205 s. 331 22. Suid. v. *πραξικοπήσας*; conf. Liv. 38, 29, 10 *Φούλβιος Sch* pro *οὔρβιος* 24. M *Ma* 411 *Hey* 61, 26

πλὴν ὁ Φιλοποίμην προέθετο ταῦτα καὶ καθίκετο τῆς 3
ἐπιβολῆς· καλὸν μὲν γὰρ τὸ κατάγειν τοὺς αἰχμαλώτους
φυγάδας εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι
τὴν τῶν Λακεδαιμονίων πόλιν καὶ τιμωρήσασθαι τοὺς
δεδορυφορηκότας τῇ τῶν τυράννων δυναστείᾳ. θεωρῶν 4
δ' αἰεὶ πάσης βασιλείας ἐρείσματ' ὄντα τὰ χρήματα [εἰ]
καὶ τῇ φύσει νουνεχὴς ὢν καὶ στρατηγικός, περιέβλεπεν
ἵνα μή ποτε γένοιτο κομιδὴ τῶν ἔξω παρακειμένων χρημάτων.

RES ASIAE.

* Εμ . . . . ἔτι τῆς πράξεως τῆς περὶ τὸν Ἀρι- 42
αράθην εἰς τὴν παροιμίαν· ἔχοντες γὰρ ἐπι . . . . δια
. . . . οι τοῖς πολεμίοις ἐγένοντο.

945 Ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν 43 (22,24)
Γναίου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν
Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνιαυτὸν τῆς ὑποκειμένης
ὀλυμπιάδος, παρεγένοντο πρεσβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρ' ἑτέρων πλειόνων,
946 συμφοροῦσαι στεφάνους τῷ Γναίῳ διὰ τὸ νενικηκέναι τοὺς
Γαλάτας. ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατ- 2
οικοῦντες οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων οἱ δὲ φρουρᾶς, καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ τῷ

2—5. conf. Plut. Philop. 16: *στρατηγῶν ὁ Φιλοποίμην τὰς μὲν φυγὰς κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν* 2. *καταγαγεῖν Hu* 4. *καὶ τιμωρήσασθαι Hu*, ... *σαι* M, *ἀποκτείναντα* coni. *Hey* 5. *τυράννων δυναστείᾳ Hu, βασιλέων ἀρχῇ Hey*, tot fere litterae evanidae in M 6. *δ' αἰεὶ Hu, δή τι* legerunt *Ma* et *Hey* *ἐρείσματ' ὄντα Hu, ἐν ἑκαστέρῳ* vel *ἐν μακροτέρῳ* legere sibi visus est *Hey* *εἰ* M, *ἢ Hey* 7. 8. *περιεβ . . . . τη . . και ποτε* M (*περιεβάλετο μὴ καί ποτε* coni. *Hey*; si minus Polybii verba, tamen sententiam restituit *Hu*) 8. *παρακειμένων Hu, πο . . . . μένων* legere sibi visus est *Hey* 10. Liv. 38, 37—41, Diodor. 29, 14—16 ed. Bekk., Appian. Syr. 39. 42. 43, Nissen. 206—210. 331 s. 11. M *Ma* 411 *Hey* 62, 4; conf. ad p. 1080, 5 *ἐμπεσούσης* coni. *Hey* 12. *ἔχοντες* legit *Hey*, *ἄξοντες Ma* *ἐπι . . . . | δια . . . . οι M* (*οι* forsitan vocis *ὑποχείριοι* exitus sit) 14. O fol. 153r *Ur* 67 15. 16. *ἐν Ἐφέσῳ Ur, ἐνεφέαν* O 17. *πρέσβεις Ur* 19. *συγχωροῦσαι* OU, corr. *Ur* (*συγχορηγοῦσαι Rei* 660, *συμφέρουσαι Na* 247) 21. *ληφθέντος* OU, corr. *Ca* 838

τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆσθαι καὶ δο-
κεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ παρανομίας.
3 ἦλθε δὲ καὶ παρ' Ἀντιόχου Μουσαῖος καὶ παρὰ τῶν Γα-
λατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς
4 δεῖ ποιεῖσθαι τὴν φιλίαν. ὁμοίως δὲ καὶ παρὰ Ἀριαράθου
τοῦ τῶν Καππαδοκῶν βασιλέως. καὶ γὰρ οὗτος μετασχὼν
Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς
Ῥωμαίους μάχης, ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθ'
5 αὑτόν, διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο
μαθεῖν τί δοὺς ἢ τί πράξας δύναιτ' ἂν παραιτήσασθαι
6 τὴν σφετέραν ἄγνοιαν. ὁ δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν
πόλεων πρεσβείας πάσας ἐπαινέσας καὶ φιλανθρώπως
7 ἀποδεξάμενος ἐξαπέστειλε, τοῖς δὲ Γαλάταις ἀπεκρίθη
διότι προσδεξάμενος Εὐμένη τὸν βασιλέα, τότε ποιήσεται
τὰς πρὸς αὐτοὺς συνθήκας. τοῖς δὲ παρὰ Ἀριαράθου
8 εἶπεν ἑξακόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν. πρὸς
δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνά-
μεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια
τάλαντα καὶ πεντακόσια κομιούμενος, καὶ τὸν σῖτον, ὃν
ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν
9 κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας. μετὰ δὲ ταῦτα καθαρ-
μὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παραδι-
δούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν, καὶ παραγενόμενος
εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, κατὰ δὲ
τὴν τετάρτην ἀναζεύξας προῆγε, χρώμενος ἐνεργοῖς ταῖς
10 πορείαις. ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συνταχθέντα
τόπον τοῖς περὶ Ἀντίοχον, αὐτοῦ κατεστρατοπέδευσε.
11 συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούν-
των αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θ' ἅμαξαι
καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν σῖτον καὶ τὰ χρή- 947

---

2. *ἀπελλάχθαι* O 4. *ἐπί τισιν Ur*, *ἐπίθεσιν* O 5 s. orationem ab epitomatore contractam esse apparet; ex hac igitur integri operis parte sententia, quam modo cap. 42 exhibuimus, decerpta esse videtur 9. *ἐβουλεύετο* U 10. *παραστήσασθαι* OU, corr. *Ca* 839 12. *πόλεων Ur* pro *πολεμίων* 15. *περὶ* O 17. *ἀντίοχον* O 19. $\overline{φ}$ OU *κομιουμένους* U 20. *αὐτοὺς* OU, corr. Ernestus vol. II p. 604 26 27. *εἰς — αὐτοῦ*] *εἶδε — καὶ αὐτοῦ Ur*

ματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας. τῆς δὲ 12
χορηγίας ἐλθούσης τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσι,
τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξε
παρακομίζειν εἰς Ἀπάμειαν.

Αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεστα- 44 (22,25)
μένον ὑπ' Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν
οὔτ' αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὥρμησε μετὰ τῆς δυ-
νάμεως ἐπὶ τὴν Πέργην. ἐγγίζοντος δ' αὐτοῦ τῇ πόλει 2
παρῆν ἀπ' αὐτῆς ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν
καὶ δεόμενος μὴ προκαταγινώσκειν αὐτοῦ· ποιεῖν γὰρ ἕν
τι τῶν καθηκόντων· παραλαβὼν γὰρ ἐν πίστει παρ' 3
Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασα-
φηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν· μέχρι
δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρ' οὐδενὸς ἀποδεδηλῶ-
σθαι. διόπερ ἠξίου τριάκονθ' ἡμέρας χάριν τοῦ διαπεμ- 4
ψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν. ὁ δὲ Γναῖος 5
θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα,
συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ
μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν.

Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ 6
ὁ βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θε-
ρείας ἐναρχομένης· καὶ δύο ἡμέρας ἐκ τοῦ πλοῦ προσανα-
λαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν. ὁ δὲ Γναῖος, 7
προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν
τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς
Ὀροανδεῖς, πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομί-
σασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων,
αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων 8
συνάψαι τοῖς περὶ τὸν Εὐμένη. παραγενόμενος δὲ εἰς τὴν 9
Ἀπάμειαν, καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα,

1. *ἐμέμεινε* (sic) O 2. *ἐμέτρισε* OU 5. *καθεστάμενον* O, *καθιστάμενον* *Ur*, corr. *Ca* 839 7. *ὥρμισε* O 9. *αὐτῆς* *Ur* pro *αὐτῶν* (haec et proxima partim epitomatoris stilum produnt) 10. *ποιεῖ* O 13. *μέχρι* *Ur* pro *μέτοχοι* 15. *λ̄ θ' ἡμέρας* OU, corr. *Ur* II 49 20. *ῑ* OU 21. *κατέπλευσ* cum compendio terminationis *εν* O 24. *λελύκιον* O 26. *ὀρανδεῖς* OU, corr. *Ur* 28. *ἐπείγετο* OU, corr. Didotiana 30. *ῑ* OU

10 συνήδρευε περὶ τῶν πραγμάτων. ἔδοξεν οὖν αὐτοῖς κυρῶ-
σαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας,
ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλ᾽ ἐξ
αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις.

45 Ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος διάταξις. φιλίαν 948
(22,26) ὑπάρχειν Ἀντιόχῳ καὶ Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον,
2 ποιοῦντι τὰ κατὰ τὰς συνθήκας. μὴ διιέναι βασιλέα Ἀν-
τίοχον καὶ τοὺς ὑποταττομένους διὰ τῆς αὐτῶν χώρας ἐπὶ
Ῥωμαίους καὶ τοὺς συμμάχους πολεμίους, μηδὲ χορηγεῖν
3 αὐτοῖς μηδέν· ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμά-
4 χους ἐπ᾽ Ἀντίοχον καὶ τοὺς ὑπ᾽ ἐκεῖνον ταττομένους. μὴ
πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις μηδὲ τοῖς
5 κατὰ τὴν Εὐρώπην. ἐκχωρείτω δὲ πόλεων καὶ χώρας * * *
6 μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ
στρατιῶται· εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθι-
7 στάτωσαν πάλιν εἰς τὰς αὐτὰς πόλεις. μηδ᾽ ὑποδεχέσθωσαν
τῶν ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτ᾽
8 ἄλλον μηδένα. εἰ δέ τινες ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥω-
μαῖοι πόλεων, μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους
9 εἰς Ἀπάμειαν ἀποκαταστησάτωσαν. τοῖς δὲ Ῥωμαίοις
καὶ τοῖς συμμάχοις, εἴ τινες εἶεν ἐκ τῆς Ἀντιόχου βασι-
λείας, εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται, καὶ
10 ἀποτρέχειν. τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμά-
χων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπ᾽ αὐτὸν ταττόμενοι, καὶ
τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ εἴ τινα αἰχ-
11 μάλωτόν ποθεν εἰλήφασιν. ἀποδότω δὲ Ἀντίοχος, ἐὰν ᾖ

4. *διαλήψεις Na* 247 pro *διαλύσεις* 7. *διιέναι Ur* II 50, *εἰδέναι δὲ* O, *διιέναι δὲ Ur* I 70 13. quae post *χώρας* interciderunt, ea servavit Livius 38, 38, 4: *excedito urbibus agris vicis castellis cis Taurum montem usque ad Halyn amnem et a valle Tauri usque ad iuga, qua in Lycaoniam vergit* 14. *ἐξαγαγέτω* OU vulgo, sed prius *αγ* in O prima manus expunxit (conf. § 18) *μὴ δὲ* O 17. *τῶν Ur*, *τοὺς* O 19. 20. *Apameam omnes ante diem certam redeunto* Liv. 38, 38, 6 20. *ἀποκαταστισάτωσαν* O, *ἀποκαταστήτωσαν Ur*, *ἀποκαθιστάτωσαν* Ernestus vol. II p. 607, corr. *Sch* tom. VII p. 477 *δὲ Rei* 661 pro *τε* 21. *εἴ Ur* II 51, *οἵ* O *ἐκ τῆς Ἀντιόχου βασιλείας* add. *Ur*, *ex regno Antiochi* Liv. 38, 38, 7 22. *εἰ*] *ἢ* O 25. 26. *servos seu fugitivos seu bello captos, seu quis liber captus aut transfuga erit* Liv. 38, 38, 7

δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου Καρχηδόνιον καὶ
Μνασίλοχον Ἀκαρνᾶνα καὶ Θόαντα Αἰτωλόν, Εὐβουλίδαν
καὶ Φίλωνα Χαλκιδεῖς, καὶ τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰ-
λήφασιν ἀρχάς. καὶ τοὺς ἐλέφαντας [τοὺς ἐν Ἀπαμείᾳ] 12
πάντας, καὶ μηκέτι ἄλλους ἐχέτω. ἀποδότω δὲ καὶ τὰς 13
ναῦς τὰς μακρὰς καὶ τὰ ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη,
καὶ μηκέτι ἐχέτω πλὴν δέκα καταφράκτων· μηδὲ τρια- 14
κοντάκωπον ἐχέτω ἐλαυνόμενον μηδὲ * πολέμου ἕνεκεν, οὗ
αὐτὸς κατάρχει. μηδὲ πλείτωσαν ἐπὶ τάδε τοῦ Καλυκάδ-
νου καὶ Σαρπηδονίου ἀκρωτηρίου, εἰ μὴ φόρους ἢ πρέ-
σβεις ἢ ὁμήρους ἄγοιεν. μὴ ἐξέστω δὲ Ἀντιόχῳ μηδὲ ξενο- 15
λογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττομένης, μηδ' ὑποδεχέσθω
949 τοὺς φεύγοντας. ὅσαι δὲ οἰκίαι Ῥοδίων ἢ τῶν συμμάχων 16
ἦσαν ἐν τῇ ὑπὸ βασιλέα Ἀντίοχον ταττομένῃ, ταύτας εἶναι
Ῥοδίων ὡς καὶ πρὸ τοῦ τὸν πόλεμον ἐξενέγκαι. καὶ εἴ τι 17
χρῆμα ὀφείλετ' αὐτοῖς, ὁμοίως ἔσται πράξιμον· καὶ εἴ τι
ἀπελείφθη ὑπ' αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω. ἀτελῆ δὲ
ὁμοίως ὡς καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους
ὑπαρχέτω. εἰ δέ τινας τῶν πόλεων, ἃς ἀποδοῦναι δεῖ 18
Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τού-
των τὰς φρουρὰς καὶ τοὺς ἄνδρας. ἐὰν δέ τινες ὕστερον
ἀποτρέχειν βούλωνται, μὴ προσδεχέσθω. ἀργυρίου δὲ 19
δότω Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοις ἀρίστου τάλαντα μύρια

---

1. *ἀμιλίου* O 2. *μνασιλόχου* O *καὶ Θόαντα* om. O *εὐβουλίδα* O 3. *χαρκιδεῖς* O 4. *τοὺς ἐλέφαντας Ur* e Livio 38, 38, 8 pro *τούτους ἐκπλεύσαντας* *τοὺς ἐν Ἀπαμείᾳ*, omissa a Livio, del. Drakenborchius (glossema ortum ex priore corruptela) 7. *ῑ* OU 7. 8. et hae Polybianae reliquiae et Livii interpretatio in libris manu scriptis corruptae sunt (quae Tillmannsius p. 59 coniecit, ea Graeca non sunt; voluisse videtur *μηδὲ τριακοντακώπου ἐχέτω μεῖζον πλοῖον ἐλαυνόμενον μηδὲ μονήρη πολέμου ἕνεκεν*) 8. *μὴ δὲ* O (ut solet), *μὴ δ' αὐτὸ Ur* *οὗ* om. O 9. *κατάρχῃ Ur* *καλυκάδμου* OU, corr. *Ur* II 51 10. *καὶ Σαρπηδονίου* add. *Sch* tom. VII p. 480 coll. Appiano Syr. 39 et Livio 38, 38, 9 *ἀκροτηρίου* O 13. *οἰκεῖαι* O 15. *τὸν πόλεμον* add. *Ur* *ἐξενέγκαι* vel *ἐξενεγκεῖν Rei* 663 pro *ἐξήνεγκαν* 16. *ὀφείλετ'* OU, *debentur* Liv. 38, 38, 11, *ὀφείλετο Sch*, *ὠφείλετ'* Didotiana *ἔστω Na* 355 17. *ἀπελείφθη* O, *ἀπελήφθη Ur*, *ablatum est* Liv. *ἐπ'* O, *ἀπ' Ur*, corr. *Sch* *ἀναζητηθῆναι* O, corr. pr. m. in marg. 18. *ὡς* add. *Rei* 663 22. *βούλονται* O *προσδέχεσθαι* OU, corr. *Sch*

δισχίλια ἐν ἔτεσι δώδεκα, διδοὺς καθ' ἕκαστον ἔτος χίλια
(μὴ ἔλαττον δ' ἑλκέτω τὸ τάλαντον λιτρῶν Ῥωμαϊκῶν
20 ὀγδοήκοντα) καὶ μεδίμνους σίτου ἐνακισμυρίους. Εὐμένει
δὲ τῷ βασιλεῖ δότω τάλαντα τριακόσια πεντήκοντα ἐν
ἔτεσι τοῖς πρώτοις πέντε, ἑβδομήκοντα κατὰ τὸ ἔτος [τῷ
21 ἐπιβαλλομένῳ καιρῷ καὶ τοῖς Ῥωμαίοις ἀποδίδωσι], καὶ
τοῦ σίτου, καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος, τάλαντα
ἑκατὸν εἴκοσι ἑπτὰ καὶ δραχμὰς χιλίας διακοσίας ὀκτώ,
ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν εὐαρεστουμένην ἑαυ-
22 τῷ. ὁμήρους δὲ εἴκοσι διδότω Ἀντίοχος, δι' ἐτῶν τριῶν
ἄλλους ἀνταποστέλλων, μὴ νεωτέρους ἐτῶν ὀκτωκαίδεκα
23 μηδὲ πρεσβυτέρους τετταράκοντα πέντε. ἐὰν δέ τι διαφω-
νήσῃ τῶν ἀποδιδομένων χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀπο-
24 δότωσαν. ἂν δέ τινες τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ
γέγραπται μὴ πολεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πό-
25 λεμον, ἐξέστω πολεμεῖν Ἀντιόχῳ. τῶν δὲ ἐθνῶν καὶ πό-
λεων τούτων μὴ ἐχέτω τὴν κυρίαν αὐτός, μηδ' εἰς φιλίαν
26 προσαγέσθω. περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλή-
27 λους γινομένων εἰς κρίσιν προκαλείσθωσαν. ἐὰν δέ τι
θέλωσι πρὸς τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι
προστεθῆναι ἢ ἀφαιρεθῆναι ἀπ' αὐτῶν, ἐξέστω.
46 (22,26, 28) Τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις, εὐθέως ὁ στρα-
τηγὸς Κόϊντον Μινούκιον Θέρμον καὶ Λεύκιον τὸν ἀδελφόν,
ἄρτι κεκομικότας τὰ χρήματα παρὰ τῶν Ὀροανδέων, εἰς 950

1. ἔτεσιν $\overline{ιβ}$ OU 3. $\overline{π}$ OU 3—5. καὶ τοῦ σίτου $\overline{φ}$ καὶ $\overline{μ}$· $\overline{τνθ}$· ἐν ἔτεσι τοῖς πρώτοις $\overline{ε}$ κατὰ τὸ ἔτος OU, corr. *Hu* (scilicet in τοῦ latet compendium $μ^{ε}$, tum $\overline{φ}$ corruptum ex ϑ, et καὶ $\overline{μ}$ ex εὐμένει; reliqua ex Livio 38, 38, 14 emendaverunt partim *Ur* II 52, qui δότω δὲ Εὐμένει τῷ βασιλεῖ τάλαντα addidit, partim *Sch*, qui et τν' correxit et ο' post ε' apposuit) 5. τῷ — 6. ἀποδίδωσι] τῷ ἐ. κ. κ. τ. Ῥ. ἀποδότω *Ur*, τῷ ἐ. καιρῷ, ᾧ καὶ τ. Ῥ. ἀποδίδωσι *Sch*, del. *Hu* non tam quia absunt a Livio, quam quod absurda sunt (et interpolatoris infelicem operam statim antea deprehendimus, cum ex Livio modiorum numerum quingentorum quadraginta milium in Graecas notas $\overline{φ}$ καὶ $\overline{μ}$ ineptissime translatum esse vidimus) 8. $\overline{ρκζ}$ O, $\overline{ρκξ}$ *Ur* χιλίας $\overline{σ}$ ὀκτώ OU
9. ἃ *Ur* pro οὓς 10. εἴκοσι add. *Sch* ex Livio 38, 38, 15
11. $\overline{ιη}$ OU 12. $\overline{με}$ OU 17. αὐτοὶ O 19. πρὸς χαλείσθωσαν O(U), corr. *Ur* II 52 21. ἐπ' *Ur* 23. μένιον θερμὸν O 24. κεκομικότα coni. *Ur* II 53 collato Liv. 38, 39, 1 Ὀροανδέων *Ur* pro ὀρόαν

Συρίαν ἐξαπέστειλε, συντάξας κομίζεσθαι τοὺς ὅρκους πα- 2
ρὰ τοῦ βασιλέως καὶ διαβεβαιώσασθαι τὰ κατὰ μέρος ὑ-
πὲρ τῶν συνθηκῶν. πρὸς δὲ Κόιντον Φάβιον τὸν ἐπὶ 3
τοῦ ναυτικοῦ στρατηγὸν ἐξέπεμψε γραμματοφόρους, κε-
λεύων πάλιν πλεῖν αὐτὸν εἰς Πάταρα καὶ παραλαβόντα
τὰς ὑπαρχούσας αὐτόθι ναῦς διαπρῆσαι.
951 ** Μάλλιος ὁ ἀνθύπατος τριακόσια τάλαντα πρα-* 47
ξάμενος παρὰ Ἀριαράθου φίλον αὐτὸν ἐποιήσατο Ῥωμαίων.
950 ** Ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γναῖος* 48
ὁ στρατηγὸς τῶν Ῥωμαίων, διακούσαντες πάντων τῶν ἀπ- (22,27)
ηντηκότων, τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος
ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας
ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβητου-
μένων, τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν τοιαύ-
την. ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν 2
Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους
πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων· ὅσαι δ' Ἀτ-
τάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν τὸν αὐτὸν Εὐ-
μένει διδόναι φόρον. εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων 3
φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει
διδόναι τοὺς Ἀντιόχῳ διατεταγμένους φόρους. Κολοφω- 4
νίους δὲ τοὺς τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυ-
λασεῖς ἀφορολογήτους ἀφῆκαν· Κλαζομενίοις δὲ καὶ δω- 5
ρεὰν προσέθηκαν τὴν Δρυμοῦσσαν καλουμένην νῆσον· Μι-
λησίοις δὲ τὴν ἱερὰν χώραν ἀποκατέστησαν, ἧς διὰ τοὺς
*πολεμίους πρότερον ἐξεχώρησαν. * * * Χίους δὲ καὶ Σμυρ-* 6
ναίους, ἔτι δ' Ἐρυθραίους ἔν τε τοῖς ἄλλοις προῆγον, καὶ

---

3. *τὸν*] *τοῦ* O 5. *παραλαβόντας* O, corr. pr. m. 7. Suid. v. *πραξάμενος*; conf. Liv. 38, 39, 6, *Sch* tom. V. p. 41s. 9. O fol. 157v *Ur* 73 13. *ἀμφοτέρους* O 17. *τὸν φόρον* OU, corr. *Ur* 18. *ταύτας Ur* 21. *κολοφωνίους* om. O 22. *δὲ τοὺς*] *τοὺς δὲ* O *κουμαίους* O *καὶ κολασσεῖς* O, *καὶ Μυλασσεῖς Ur*, corr. *Sch* 23. *καὶ δηρεὰν* O 24. *δρόμουσσαν* O et, ut videtur, U (vide *Ur* I 74), corr. *Ur* II 54 25. *ἀπεκατέστησαν* OU, corr. *Di* 26. *πολέμους* coni. *Sch* * * *] *et Iliensibus Rhoeteum et Gergithum addiderunt, non tam ob recentia ulla merita quam originum memoria. eadem et Dardanum liberandi causa fuit* Liv. 38, 39, 10 (lacunam indicavit *Rei* 665; et conf. Nissen. 16) *δὲ* om. O

χώραν προσένειμαν ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν
καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔ-
νοιαν καὶ σπουδὴν ἣν παρέσχηντο κατὰ τὸν πόλεμον
7 αὐτοῖς. ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολί-
8 τευμα καὶ τὴν χώραν ἣν καὶ πρότερον εἶχον. μετὰ δὲ
ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας
9 τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμισσοῦ. περὶ
δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς
πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν 951
ἐποιήσαντο, καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθη-
καν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα
10 τούτοις ἐρύματα καὶ χώραν ἧς Ἀντίοχος ἐπῆρχεν, τῆς δ'
Ἀσίας Φρυγίαν τὴν ἐφ' Ἑλλησπόντου, Φρυγίαν τὴν με-
γάλην, Μυσούς, οὓς πρότερον αὐτὸς παρεσκευάσατο, Λυ-
καονίαν Μιλυάδα Λυδίαν Τράλλεις Ἔφεσον Τελμισσόν.
11 ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς
Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ
τάδε τοῦ Ταύρου, τῶν δὲ παρ' Ἀντιόχου πρεσβευτῶν
ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν
12 σύγκλητον. σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων
αὐτοῖς διῳκημένων ἀναζεύξαντες προῆγον ἐφ' Ἑλλήσπον-
τον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γα-
λάτας ἀσφαλίσασθαι.

49 * Ὅτι τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ τῶν 921
Θρᾳκῶν πολὺ δεῖν . . . . ἀναγκαίους Ῥω-
μαίων . . . . οὐκ ἂν φή-
σειε κακῶς . . . . εὐμαρὲς φυλακὴν . . . ἅμα

3. παρέχοιντο *Ur*, παρέσχοις τὸ O, παρείχοντο vel παρέσχοντο *Rei* 665, corr. *Be* 4. φωκαιεῦσι OU (vide *Ur* II 54), Φωκεῦσι *Ur* 6. καρίαν OU, corr. *Rei* 665 7. τελμεσσοῦ OU, corr. *Ca* 845 11. λυσιμαχίαν OU, corr. *Ur* II 54 προσοροῦν O 13. ἑλλήσποντον OU, corr. *Sch* 14. Μυσούς, οὓς Προυσίας ὁ βασιλεὺς προεσφετερίσατο *Hu*, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο Ernestus Schulze Mus. Rhen. XXIII p. 78 s., *Mysiam, quam Prusia rex ademerat* Liv. 38, 39, 15 (Prusiae nomen apud Polybium excidisse primus ad hunc Livii locum vidit Drakenborchius) 15. λουδίαν O 16. εὐμενῆ O 18. δὲ om. O 19. τὴν om. *Ur* 20. σχεδόν τε *Ur* 24. M *Ma* 411 *Hey* 62, 6 25. πολλοῦ δεῖν coni. *Hey*, πολλὰ δεινὰ παθόντων *Hu*

...... δυσχερὲς ... γὰρ μόνον ἐφ' ἃς ἂν περὶ τοὺς ἰδιωτικοὺς ἀνθρώπους τοῦτο συμβαῖνον .. αἷς πολλαπλασίους ἔστιν εὑρεῖν τοὺς ... ησαμένους .... ἐὰν τῶν φ .....

RELIQUIAE LIBRI XXII.

ARGUMENTA LEGATIONUM QUAS IN HOC LIBRO POLYBIUS TRACTAVIT.

955 Ὅτι κατὰ τὴν ὀγδόην καὶ τετταρακοστὴν ὀλυμπιάδα πρὸς 1
ταῖς ἑκατὸν πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους (23,4)
παρὰ Φιλίππου καὶ παρὰ τῶν προσορούντων τῇ Μακεδονίᾳ.
τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων.
Ὅτι κατὰ τὴν Ἑλλάδα Φιλίππου διαφορὰ πρὸς Θετταλοὺς 2
καὶ Περραιβοὺς περὶ τῶν πόλεων ὧν κατεῖχε Φίλιππος ἐκ
τῶν Ἀντιοχικῶν καιρῶν τῆς Θετταλίας καὶ Περραιβίας. ἡ 3
γενομένη δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ
τὰ Τέμπη. τὰ κριθέντα διὰ τοῦ Καικιλίου.
Καὶ διαφορὰ ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ 4
πρὸς τοὺς παρ' Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας
φυγάδας, καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ
τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον.
Ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρω- 5
νείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα (9)
διὰ τούτων. αἰτίαι δι' ἃς ἐγένετο Ῥωμαίοις πρὸς Περσέα
πόλεμος.

---

3. sequuntur in M septem versus, quorum in primo Heysius *καὶ τὰς πράξεις*, in tertio fere extremo *εὐλογίαις* legit, praeterea autem nihil eruit; unde fit, ut nec huius fragmenti exitus, nee proximae eelogae (vide 22, 6) initium definiri possint 4. libro XXII Polybius res annis 567. 568. 569 gestas ennarravit 7 ss. vide *Sch* tom. VII p. 498, Nissen. 4. 10. 332 7—10. vide infra cap. 9 7. O fol. 158v post eclogam libri XXI ultimam (cap. 48); *καὶ μ̄* O 8. *ταῖς ρ̄* O *πρέσβεων* *Na* 361 *παρουσίαις* O 9. *παρὰ* ante *τῶν* om. *Sch* 11—15. vide infra titulum CONCILIA AD TEMPE cet. ante cap. 10 11. *Φιλίππῳ* coni. *Sch* *διαφορᾷ* O, corr. *Sch* 12. *περρεβαίους* et 13. *περρεβαίας* O 14. *κίντου* O 15. *τὸν καικίλιον* O, corr. *Sch* 16. *διαφορὰ* compendio scriptum in O 17. *παρ' Εὐμένους* *Sch* pro *πορευομένους* 18. *θετταλινίκῃ*, superscripto *α* super prius *ι*. O 20–23. vide infra cap. 17 et 18, unde apparet hunc titulum prave hic interpositum esse, eum iustus eius locus fuerit post § 9 huius capitis

6 Κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε
(5) Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ Σε-
7 λεύκου. καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτο-
λεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων αὐτοῖς
8 ὑπὸ τῶν προειρημένων βασιλέων. παρουσία Κοΐντου Καικιλίου
καὶ μέμψις ὑπὲρ τῶν κατὰ Λακεδαίμονα διῳκημένων.
9 Ὡς Ἀρεὺς καὶ Ἀλκιβιάδης, ὄντες τῶν ἀρχαίων φυγάδων
(8) ἐκ Λακεδαίμονος, ἐπρέσβευσαν εἰς τὴν Ῥώμην καὶ κατηγορίαν
ἐποιήσαντο Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν.
2 Ὅτι κατὰ τὴν ὀγδόην καὶ τετταρακοστὴν ὀλυμπιάδα
(23,5) πρὸς ταῖς ἑκατὸν παρουσία ἐγένετο πρεσβευτῶν Ῥωμαίων εἰς
Κλείτορα καὶ σύνοδος τῶν Ἀχαιῶν. καὶ οἱ ῥηθέντες ὑπὸ
ἀμφοτέρων λόγοι περὶ τῶν κατὰ Λακεδαίμονα πραγμάτων
καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς. ταῦτα κεφαλαιωδῶς.

RES ITALIAE.

RES GRAECIAE.

3 * Ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων a. u. 567
(23,1) ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι 951
τοῖς γεγονόσι, καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα
τὴν δύναμιν καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Ῥω-
μαίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν
2 διῳκημένων καὶ τοῦ Φιλοποίμενος, καὶ τέλος ἐξεπορίσαντο
γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπίδου τοῦ
μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον
3 ἀρχὴν εἰληφότος· ὃς ἔγραφε τοῖς Ἀχαιοῖς φάσκων οὐκ
ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους.
4 ὧν πρεσβευόντων, εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς

1—6. vide infra cap. 10 et 11 6. *κατὰ* add *Sch* 7—9. vide infra cap. 15 et 16 10—14. vide infra titulum RES ACHAIAE ante cap. 19 10. N fol. 83ᵛ (ante eclogam quae infra cap 17 posita est) *Ur* 88 *η̄ἣν καὶ μ̄ἣν* N 11. *ταῖς ρ̄* N 12. *κλείτονα* N 13. *λακεδαιμονίαν* N 15. Diodor. 29, 17 ed. Bekk., Nissen. 221 s. 16. Nissen. 332 17. O fol. 159ᵛ *Ur* 74 20. *τὴν* ante *προστ.* om. O *τὴν* ante *Ῥ.*] *τῆς* O 22. *διῳκειμένων* O, corr. pr. m. *ἐξεπορήσαντο* et 26. *κεχειρηκέναι* OU, corr. *Ca* 845 23. *ἐλλεπίδου* O

καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην.

952 *Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου* 5
*πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσόμενος τὴν προ-
υπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν
Ἀχαιῶν. ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν,* 6
*κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ
παρ' ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώ-
νιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ
λαβεῖν παρὰ τοῦ βασιλέως. ἐγενήθη δέ τι κατὰ τὸν και-* 7
*ρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ
γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας ὑπὲρ
τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην·
γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως,* 8
*ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους
ἐγκωμιάζων τὸν Πτολεμαῖον, καί τινας ἀποδείξεις προε-
φέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλμης,
ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ
τῆς ἐν τούτοις ἀσκήσεως. τελευταίῳ δ' ἐχρήσατο μαρ-* 9
*τυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνη-
γετοῦντα ταῦρον βαλεῖν ἀφ' ἵππου μεσαγκύλῳ.*

** Ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς* 4 (23,2)
*πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλ-
πίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρ-
χὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. διὸ καὶ τῆς δι-* 2
*καιοδοσίας ἑλκομένης παρ' αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ
πέντε ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις φα-
σκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν
τῶν πρὸς ἀλλήλους. πολλῆς δὲ περὶ τούτων ἀμφισβητή-* 3
*σεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν
εὐπόρων, ἐγίνετό τι συνέργημα τοῖς τὰ βέλτιστα αἱρουμέ-*

1. *νικόδημον* in marg. add. O¹, *τὸν Νικόδημον Ur* vulgo 6. *ὧν* om. O 8. *Σωσιτέλης Rei* 666 *συκώνιος* O 17. *εὐχέρειαν* O, *εὐχειρίας Ur*, corr. *Hu* 18. *τῆς* add. *Ca* 846 21. *ἐφ'* OU, corr. Hertleinius progr. Wertheim. a. 1866 p. 4 in marg. add. O¹ *ζήτει ἐν τῷ περὶ κυνηγίας* 22. O fol. 160ᵛ *Ur* 76 26. *παρὰ τοῖς* O, corr. pr. m. in marg. 27. *ἒ* O 31. *ἐγένετο Ur* vulgo

4 νοις ἐκ ταὐτομάτου τοιοῦτον. ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ
πάλαι μὲν ἐσπούδαζε περὶ τὸ καταπορευθῆναι τὸν Ζεύ-
ξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ
πρὸς πολλὰ κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς και-
5 ρούς· κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν
σύγκλητον τοῖς Βοιωτοῖς διότι δεῖ κατάγειν Ζεύξιππον 953
6 καὶ τοὺς ἅμ' αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν. ὧν προσ-
πεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν
προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας,
βουλόμενοι καταχηρυχθῆναι τὰς κρίσεις τὰς κατὰ τῶν περὶ
τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον αὐτοῖς ἐπιγεγραμμένοι
7 * * * καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν αὐτῶν
κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς
τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν δὲ θανάτου διὰ τὸν Βρα-
8 χύλλου φόνον. ταῦτα δὲ διοικήσαντες οὐκέτι προσεῖχον
τοῖς γραφομένοις, ἀλλ' ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην
τοὺς περὶ Καλλίκριτον, φάσκοντες οὐ δύνασθαι τὰ κατὰ
9 τοὺς νόμους ᾠκονομημένα παρ' αὐτοῖς ἄκυρα ποιεῖν. ἐν
δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίπ-
που πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν
προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς
Ἀχαιούς, κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν.
10 οἱ δὲ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν
ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν
τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ
τῶν Ῥωμαίων πειθαρχεῖν, καὶ τὴν δικαιοδοσίαν, καθάπερ
καὶ τὴν ἐν αὐτοῖς, οὕτως καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος
11 ἀγαγεῖν· συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλά-
12 γματα παρέλκεσθαι πολὺν ἤδη χρόνον. ὧν διακούσαντες

2. περὶ τὸ *Na* 358 pro περὶ τοῦ 7. ἀμφ' αὐτῶν O, ἀμφ' αὐτῷ *Ur*, corr. *Gro* not. in Polyb. p. 447 οἰκείαν O, corr. pr. m. 10. κατακυρωθῆναι *Ca* 847 11. αὐτοὶ *Ur* (non OU) ἐπιγεγραμμένοι coni *Sch* pro ἔτι ὑπογεγραμμένοι 12. τῶν δικῶν *Ur* pro κωδίκων 17. δὲ ante οὐ add. *Ur* 20. κατὰ vel περὶ ante τῶν Β. add. *Rei* 668 22. κατάγειν *Ur*, κατὰ γῆν O 23. τοῦ μὲν διὰ *Ur* pro τῶν μὲν 24. κάθοδον *Ur* (non OU) προεχειρήσαντο O 27. οὕτῳ O, οὕτω *Ur* vulgo τέλους O, corr. pr. m.

*οἱ Βοιωτοὶ στρατηγοῦντος Ἱππίου παρ' αὐτοῖς, παραχρῆμα
μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετ' ὀλίγον
δὲ πάντων ὠλιγώρησαν. διόπερ ὁ Φιλοποίμην, Ἱππίου 13
μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος,
ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν.
ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκατα- 14
φρόνητος. παραυτίκα γὰρ ἔλαχε * τῶν Μυρρίχου θρεμ- 15
μάτων καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμ-
πλοκῆς, οὐκέτι πολιτικῆς διαφορᾶς ἀλλὰ πολεμικῆς ἔχθρας
ἐγένετο καταρχὴ καὶ προοίμιον. εἰ μὲν οὖν ἡ σύγκλητος 16
954 προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν
Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος· νῦν δ' ἐκείνη 17
τε παρεσιώπησεν, οἵ τε Μεγαρεῖς ἐπέσχον τὰ ῥύσια δια-
πρεσβευσαμένων * * * τοῖς συναλλάγμασιν.*

** Ὅτι ἐγένετο Λυκίοις διαφορὰ πρὸς Ῥοδίους διὰ 5
τοιαύτας αἰτίας. καθ' οὓς καιροὺς οἱ δέκα διῴκουν τὰ 2 (23,3)
περὶ τὴν Ἀσίαν, τότε παρεγενήθησαν πρέσβεις παρὰ μὲν
Ῥοδίων Θεαίτητος καὶ Φιλόφρων, ἀξιοῦντες αὐτοῖς δοθῆ-
ναι τὰ κατὰ Λυκίαν καὶ Καρίαν χάριν τῆς εὐνοίας καὶ
προθυμίας, ἣν παρέσχηνταί σφισι κατὰ τὸν Ἀντιοχικὸν
πόλεμον· παρὰ δὲ τῶν Ἰλιέων ἧκον Ἵππαρχος καὶ Σάτυ- 3
ρος ἀξιοῦντες διὰ τὴν πρὸς αὐτοὺς οἰκειότητα συγγνώμην
δοθῆναι Λυκίοις τῶν ἡμαρτημένων. ὧν οἱ δέκα διακού- 4
σαντες ἐπειράθησαν ἑκατέρων στοχάσασθαι κατὰ τὸ δυνα-
τόν· διὰ μὲν γὰρ τοὺς Ἰλιεῖς οὐθὲν ἐβουλεύσαντο περὶ
αὐτῶν ἀνήκεστον, τοῖς δὲ Ῥοδίοις χαριζόμενοι προσένειμαν
ἐν δωρεᾷ τοὺς Λυκίους. ἐκ ταύτης τῆς διαλήψεως ἐγενήθη 5
στάσις καὶ διαφορὰ τοῖς Λυκίοις πρὸς αὐτοὺς τοὺς Ῥο-
δίους οὐκ εὐκαταφρόνητος. οἱ μὲν γὰρ Ἰλιεῖς ἐπιπορευό- 6
μενοι τὰς πόλεις αὐτῶν, ἀπήγγελλον ὅτι παρῄτηνται τὴν
ὀργὴν τῶν Ῥωμαίων καὶ παραίτιοι γεγόνασιν αὐτοῖς τῆς*

3. *ὀλιγώρησαν* OU, corr. *Ca* 847 4. *ἀποτιθεμένου* OU, corr. *Rei* 668 7. *ἔλαχε* OU, *ἔλαβε Ur*, *ἐπελάβοντο Rei* 668 *Μυρίχου Di* 8. *σίμονος* O 10. *εἰ μὲν οὖν ἡ Ur* pro *ἡ μὲν οὖν* 13. *τάῤ-ῥύσια* O 14. in lacuna Boeotorum mentio facta esse videtur; cetera ambigua sunt 15. O fol. 162r *Ur* 78 19. *χαρύαν* O 23. *λυκαίοις Ur* 26. *ἀνείκεστον* O 29. *οὐκ ἂν | καταφρόνητος* O

7 ἐλευθερίας· οἱ δὲ περὶ τὸν Θεαίτητον ἐποιήσαντο τὴν
ἀγγελίαν ἐν τῇ πατρίδι, φάσκοντες Λυκίαν καὶ Καρίας τὰ
μέχρι τοῦ Μαιάνδρου δεδόσθαι Ῥοδίοις ὑπὸ Ῥωμαίων ἐν
8 δωρεᾷ. λοιπὸν οἱ μὲν Λύκιοι πρεσβεύοντες ἧκον εἰς τὴν
Ῥόδον ὑπὲρ συμμαχίας, οἱ δὲ Ῥόδιοι προχειρισάμενοί τι-
νας τῶν πολιτῶν ἐξαπέστελλον τοὺς διατάξοντας ταῖς κατὰ
9 Λυκίαν καὶ Καρίαν πόλεσιν ὡς ἕκαστα δεῖ γενέσθαι. με-
γάλης δ᾽ οὔσης τῆς παραλλαγῆς περὶ τὰς ἑκατέρων ὑπο-
λήψεις, ἕως μέν τινος οὐ πᾶσιν ἔκδηλος ἦν ἡ διαφορὰ
10 τῶν προειρημένων· ὡς δ᾽ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν
οἱ Λύκιοι διελέγοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους
Ποθίων ὁ πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν
ἑκατέρων αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις * * *
πᾶν γὰρ ὑπομενεῖν ἔφασαν μᾶλλον ἢ ποιήσειν Ῥοδίοις τὸ
προσταττόμενον.

RES AEGYPTI.

6 (21,16) * * βασιλέα καὶ θεῶν αἷμα τοῦτον λέγοντες κατα- 921
χρώμενοι τεύξεσθαί τινος ἐλέου καὶ συγγνώμης ἐπὶ τῇ
. . . . σασθαι τὸν βασιλέα. πό-
τερος . . . . εὐλογεῖται· καλλίων γε μὴν καὶ
βασιλικώτερος . . . .
ἀθετηθῆναι γὰρ ὑφ᾽ ἑτέρων κρεῖττον ἦν ἢ πρότερον αὐτὸν
ἀθετεῖν τὰς πίστεις, καὶ μὴν ἀδικεῖσθαι μᾶλλον ἢ πρό-
τερος ἀδικεῖν τοὺς πέλας· ἐπεί γε τὸν . . . .
. . . . καὶ θείους φασὶ σύμπασαν . . . .
. . . . φιλοτιμούμενον μὲν ἔγγιστα τῆς

---

2. *λυκίας* OU, corr. *Ur* II 55 (conf. 21, 48, 8) *τὰ* add. *Rei* 668 3. *μεάνδρου* O 7. *καρύαν* O 7. 8. *μεγάλος δουξ, σπουδῆς τῆς παραλλαγῆς* O 11. *Λύκιοι Sch* auctore *Ca* 848 pro *ῥόδιοι περὶ ναυμαχίας. ἤτοι συμμαχίας* O 12. *ἐφοίτησεν* O, *ἐφήτησε* U, *ἐζήτησε Ur*, *ἐξήτασε Rei* 669, corr. *Sch* 14. *ὑπομέν᾽* O, *ὑπομένειν Ur*, corr. *Be* 17. M *Ma* 411 *Hey* 62, 20 (de mutilato fragmenti initio conf. adnot. ad p. 1087, 3 et *Hey* p. 62; ceterum Polybius hanc disputationem eo loco instituit, ex quo proxima ecloga (cap. 7) in brevius contracta est; nam verba exeunte cap. 6 *πλὴν ὅ γε Πτολεμαῖος* cet. conveniunt cum illis quae cap. 7, 5 leguntur) 19. *πότερος* vel *πρότερος* legit *Hey*, *πολὺς μὲν Ma*

θείας φύσεως γενέσθαι, ... ἐκεί-
νους τυγχάνειν τιμῶν, ἢ . . . . μίαν· θεὸς
γὰρ οὐδεὶς πρότερος κακῶς ποιεῖ τοὺς . . . .
κακῶς . . . . . διὰ τὸ δέος τοῦ μάλιστα μετα . . . .
θαυμάζουσι μὲν πάντες Φίλιππον διὰ τὴν . . . *μεγαλο-*
ψυχίαν, ὅτι κακῶς οὐ μόνον ἀκούων, ἀλλὰ καὶ πάσχων ὑπ' 2
Ἀθηναίων, νικήσας αὐτοὺς τὴν περὶ Χαιρώνειαν μάχην
τοσοῦτον ἀπέσχε τοῦ χρήσασθαι τῷ καιρῷ πρὸς τὴν κατὰ
τῶν ἐχθρῶν βλάβην ὥστε τοὺς μὲν τεθνεῶτας τῶν Ἀθη-
ναίων κηδεύσας ἔθαψε, τοὺς δ' αἰχμαλώτους χωρὶς λύτρων
προσαμφιέσας ἐξαπέστειλε τοῖς ἀναγκαίοις· μιμοῦνται δ' 3
ἥκιστα τὴν τοιαύτην προαίρεσιν, ἁμιλλῶνται δὲ τοῖς θυμοῖς
καὶ ταῖς τιμωρίαις πρὸς τούτους οἷς πολεμοῦσι τούτων
αὐτῶν ἕνεκα. πλὴν ὅ γε Πτολεμαῖος δήσας τοὺς ἀνθρώ- 4
πους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμω-
ρησάμενος ἀπέκτεινεν.

966 **Ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν* 7 (23,16)
Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ
δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς αὐτοὺς εἰς τὴν
τοῦ βασιλέως πίστιν. οἷς κακῶς ἐχρήσατο καὶ εἰς κινδύ- 2
νους πολλοὺς ἐνέπεσεν. παραπλήσιον δέ τι συνέβη καὶ 3
κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας
ἐχειρώσατο. οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Πανσίραν καὶ 4
Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζό-
μενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς
τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες
πίστιν· *ὁ δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας* 5
τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε, καὶ μετὰ
ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. καὶ παραγενόμενος εἰς 6
τὴν Ναύκρατιν μετὰ τῆς στρατιᾶς, καὶ παραστήσαντος

---

3. *τοὺς ἀνθρωπους* et 4. *κακῶς ἀκούει* coni. *Hey* 5. *διὰ τὴν τότε μεγαλοψυχίαν Hu*, *ἐπὶ τηλικαύτῃ μεγαλοψυχίᾳ* coni. *Hey* 8. *ἀπέσχε* Luchtius pro *ἐπέσχε* 9. *ὥστε* Geelius, *ὅς γε* M 10. *κελεύσας* | *θάψαι* legerunt *Ma* et *Hey*, *ἐκέλευσε θάψαι* Geelius, corr. Luchtius praefat. ad Phylarch. p. 9 13. *οἷς* Spengelius *Münchener gel. Anzeigen* a. 1847 p. 116 pro *οὓς* 17. P *Va* 113 21. *ἐνέπεσον* coni. *Sch*, sed ipse postea id improbavit 24. *διασωζόμενοι* P 25. 26. *εἰστὸν σαῖν* P, corr. *Sch* 27. *πίστιν Va*, om. P 30. *ναυκρατίαν* P, corr. *Va*

*αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀρι-
στονίκου, προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάν-
7 δρειαν, τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινω-
νηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων
ἔτη πέντε καὶ εἴκοσιν.*

RES MACEDONIAE.

a. u.
8 * *Περὶ δὲ τὴν τῶν ἐν Μακεδονίᾳ βασιλέων οἰκίαν ἤδη* 568
(22,22a) *τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων* 944
2 *ἀρχή. καίτοι γε οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων
περὶ τοῦ συστάντος Ῥωμαίοις πολέμου πρὸς Περσέα, βου-
λόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι τῆς διαφορᾶς, πρῶ-
τον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόλιος ἔκπτωσιν ἐκ τῆς
ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ παρὰ τὸ
3 Πάγγαιον μέταλλα μετὰ τὸν τοῦ Φιλίππου θάνατον· Περ-
σεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε
4 τὸν προειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς· ἑξῆς δὲ ταύτῃ τὴν
εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρουσίαν
5 Περσέως, ἔτι δὲ τὴν περὶ Εὐμένους τοῦ βασιλέως ἐπι-
βουλὴν γενομένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας
πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι Περσεῖ
6 τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐγὼ δέ φημι κυριώτατον
μὲν εἶναι καὶ τοῖς συγγράφουσι καὶ τοῖς φιλομαθοῦσι τὸ
γινώσκειν τὰς αἰτίας, ἐξ ὧν ἕκαστα γεννᾶται καὶ φύεται
τῶν πραγμάτων· συγκέχυνται δὲ ταῦτα παρὰ τοῖς πλείστοις
τῶν συγγραφέων διὰ τὸ μὴ κρατεῖν τίνι διαφέρει πρό-
7 φασις αἰτίας καὶ πάλιν προφάσεως ἀρχὴ πολέμου. καὶ* 945
νῦν δὲ τῶν πραγμάτων αὐτῶν προσυπομιμνησκόντων ἡ-

2. *καὶ* ante *προσδεξάμενος* add. P *τὴν* ante *Ἀλ.* vulgo additum invito P 3. *κεκοινωνικὼς* P 6. Liv. 39, 23—29, Diodor. 29, 19 ed. Bekk., Nissen. 222—224. 332 7. M *Ma* 412 *Hey* 63, 9: *Ὅτι φησὶν ὁ πολύβιος ἐν τῷ εἰκοστῷ δευτέρῳ· περὶ δὲ τὴν* cet. 10. *συστάντος* add. *Be* (in M nulla lacuna) 12. *ἀβρουπόριος* M, corr. Geelius autore *Ma* 13. *παρὰ*] *περὶ* Spengelius apud *Hu* quaest. II 18 18. *τὴν περιμένους* M, *τὴν Εὐμένους* coni. *Ma*, *τὴν κατ' Εὐμένους* Cobetus Mnemos. XI 42, corr. *Hey* 20. *φῦναι* *Ma*, *φᾶ|ναι* M 25. ss. *πρότασις* et postea *προτάσεως* ac *προτάσεις* legerat *Ma*, corr. Luchtius, comprobavit e codice *Hey*

νάγκασμαι πάλιν ἀνανεώσασθαι τὸν αὐτὸν λόγον. τῶν 8
γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις
εἰσί, τὰ δὲ τελευταῖα τὰ περὶ τὴν κατὰ τοῦ βασιλέως Εὐ-
μένους ἐπιβουλὴν καὶ τὰ περὶ τὴν τῶν πρεσβευτῶν ἀναίρε-
σιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς
καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις
καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μακεδόνων
ἀρχήν· αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία. δῆλον δὲ 9
τοῦτ' ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων. καθάπερ γὰρ εἴ- 10
πομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι
συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον δὲ
τοῖς ὑπ' ἐκείνου κεκριμένοις χρῆσθαι τῶν πράξεων, οὕτω
καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι
πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ
τὰς παρασκευὰς ἑτοίμους πάσας πρὸς ταύτην ἔχειν τὴν
ἐπιβολήν, ἐκείνου δ' ἐκχωρήσαντος Περσέα γενέσθαι χει-
ριστὴν τῶν πράξεων· εἰ δὲ τοῦτ' ἀληθές, καὶ ἐκεῖνο σαφές· 11
οὐ γὰρ οἷόν τε τὰς αἰτίας ὕστερον γενέσθαι τῆς τελευτῆς
τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν. ὃ συμβαίνει 12
τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις· πάντα γὰρ
ἐστι τὰ λεγόμενα παρ' αὐτοῖς ὕστερα τῆς Φιλίππου τε-
λευτῆς.

955 *Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώ- 9
μην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευταὶ διασα- (23,6)
φοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν ἐπὶ Θρᾴκης
956 πόλεων, καὶ παρὰ Μαρωνιτῶν οἱ φυγάδες κατηγοροῦντες 2
καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς αὐτῶν ἐκπτώσεως ἐπὶ τὸν
Φίλιππον, ἅμα δὲ τούτοις Ἀθαμᾶνες Περραιβοὶ Θετταλοὶ 3

---

3. τὰ ante περὶ add. Luchtius κατὰ add. *Hey* 4. τὴν add. Geelius 8. ἁπλοῦς M, corr. *Ma* 12. ταῖς ὑπ' ἐκείνου κεχριμέναις Cobetus Mnemos. XI 42 χρῆσθαι] ἐγχειρῆσαι Cobetus, χρήσασθαι πρὸς τὸν χειρισμὸν vel χρησάμενον ἅψασθαι (an ἐφικέσθαι?) *Hu* 15. σχεῖν Cobetus 18. τὰς αἰτίας Geelius pro ταύτας 23. O fol. 163v *Ur* 79: conf. cap. 1, 1 et Nissen. 223 (ante hanc eclogam in O legitur titulus περὶ πρέσβεων ἐθνῶν πρὸς ῥωμαίους: — ἐκ τῆς πολυβίου ἱστορίας:) 25. ἐξοδιασμὸν OU, corr. *Be* 26. παρὰ μαρφυϊατῶν O 27. ἀνέφερον O 28. ἀθαμανεῖς περραιγοὶ O

φάσκοντες κομίζεσθαι δεῖν αὐτοὺς τὰς πόλεις ἃς παρεί-
4 *λετο Φίλιππος αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον. ἧκον*
δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς
5 *κατηγορήσαντας ἀπολογησόμενοι. γενομένων δὲ πλειόνων*
λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φι-
λίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα κατα-
στῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν Φίλιπ-
πον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ
πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν τοῦ βασι-
6 *λέως. καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον*
καὶ Μάρκον Βαίβιον καὶ Τιβέριον Κλαύδιον.
7 * *Συνέβαινε τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν, προσφάτως δὲ ἀπονεύειν τοὺς μὲν πρὸς Εὐμένη τοὺς δὲ πρὸς Μακεδονίαν.*

CONCILIA AD TEMPE ET THESSALONICAE HABITA.

RES ACHAIAE.

10 (23,7) * *Ὅτι κατὰ τὴν Πελοπόννησον, ὡς μὲν ἔτι Φιλο-*
ποίμενος στρατηγοῦντος εἴς τε τὴν Ῥώμην ἐξαπέστειλε
πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακεδαιμονίων
πόλεως, πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς ἀνανεωσο-
μένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, ἐδηλώσαμεν.
2 *κατὰ δὲ τὸν ἐνεστῶτα χρόνον, Ἀρισταίνου στρατηγοῦντος,*
οἵ τε παρὰ Πτολεμαίου τοῦ βασιλέως πρέσβεις *ἧκον, ἐν*
Μεγάλῃ πόλει τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης·
3 *ἐξαπεστάλκει δὲ καὶ ὁ βασιλεὺς Εὐμένης πρεσβευτάς, ἐπαγ-*
γελλόμενος ἑκατὸν καὶ εἴκοσι τάλαντα δώσειν τοῖς Ἀχαιοῖς

1. *φάσκονες* O 4. *ἀπολογησάμενοι* O 5. *τοῦ* om. O 11. *κλαύδιον* OU, *Σεμπρώνιον* *Ur* è Livio 39, 24, 13 12. Suid. v. *ἀπονεύειν* 15. conf. cap. 1, 2—4, Liv. 39, 24—29, Diodor. 29, 19 ed. Bekk., Nissen. 223. 332, Ern. Schulze de excerptis Constant. p. 17; cum Livio 39, 28, 2 comparat Suidam v. *εὐπερίοπτον* Maur. Müller progr. Stendal. a. 1866 p. 21 s. 16. Diodor. 29, 20, Nissen. 332 17. O fol. 164r *Ur* 80; conf. cap. 1, 6—8 21. *ἐδηλώσαμεν* *Ur*, *ἐλέσαμεν φησὶν ὁ πολύβιος* O 22. *ἀριστένου* O 23. *πρέσβεις ἧκον* add. *Ur* II 56 24. *μεγαλοπόλει* OU, corr. *Be* 25. *καὶ* om. O
25. 26. *παραγγελλόμενος ρ̄ καὶ* O

ἐφ' ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τόκων μισθοδοτεῖσθαι
τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς κοιναῖς συνόδοις. ἧκον 4
δὲ καὶ παρὰ Σελεύκου τοῦ βασιλέως πρεσβευταί, τήν τε
φιλίαν ἀνανεωσόμενοι καὶ δεκαναΐαν μακρῶν πλοίων ἐπαγ-
γελλόμενοι δώσειν τοῖς Ἀχαιοῖς. ἐχούσης δὲ τῆς συνόδου 5
957 πραγματικῶς, πρῶτοι παρῆλθον οἱ περὶ Νικόδημον τὸν
Ἠλεῖον, καὶ τούς τε ῥηθέντας ἐν τῇ συγκλήτῳ λόγους ὑφ'
αὐτῶν ὑπὲρ τῆς τῶν Λακεδαιμονίων πόλεως διῆλθον τοῖς
Ἀχαιοῖς, καὶ τὰς ἀποκρίσεις ἀνέγνωσαν, ἐξ ὧν ἦν λαμβά- 6
νειν ἐκδοχὴν ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν τειχῶν
καθαιρέσει καὶ τῇ καταλύσει τῶν ἐν τῷ Κομπασίῳ δια-
φθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν. οὐθενὸς δ' οὔτ' 7
ἀντειπόντος οὔτε συνηγορήσαντος, οὕτως πως παρεπέμφθη.
Μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρ' Εὐμένους πρέ- 8
σβεις, καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσαντο καὶ
τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν τοῖς πολ-
λοῖς, καὶ πλείω δὲ πρὸς ταύτας τὰς ὑποθέσεις διαλε- 9
χθέντες, καὶ μεγάλην εὔνοιαν καὶ φιλανθρωπίαν τοῦ βασι-
λέως ἐμφήναντες πρὸς τὸ ἔθνος, κατέπαυσαν τὸν λόγον.
μεθ' οὓς Ἀπολλωνίδας ὁ Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ 11
πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν (23,8)
τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ 2
τὴν χρείαν εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανο-
μωτάτην. τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε ἰδιω- 3
τῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν
κατὰ μηδ' ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι
προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάντων εἶναι
παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως.
τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπ' Εὐμένους καθ' ἕκα- 4

---

1. *δανιζομένων* O *τόμων Ur* (non O) 5. *τὴν σύνοδον* OU, corr. *Ur* 6. *πραγματικὴν* O *περὶ νικόνομον* U, *περο̃νϊκόνομον* O, corr. *Ur* 7. *ἤλιον* O, *ἴλιον* U, corr. idem *τοὺς τηρηθέντας* O 11. *καθαιρέσει Ur* pro *συντελέσει* 12. *τι*] *τε* O 13. *οὕτῳ* O, *οὕτω Ur* 14. *ἐπῆλθον* O, *ἐσῆλθον Ur*, corr. *Ca* 850 17. *πλείω Gro* pro *πλείους* *τὰς* add. *Be* 20. *ἀπολλώνιος* OU, corr. *Sch* 23. *δίδονται* OU, corr. *Rei* 670 24. *μηδένα* O, sed in marg. prima m. *γρ' μηθένα ἰδιώτην Hu* 29. *καὶ* ante *καθ'* add. O

*στον ἔτος, καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκό-
τας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν
5 βλάβην. νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ
6 ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον· τῶν δὲ πρα-
γμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς
δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων
αἰεὶ γινομένων* περὶ *τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν δια-
7 φερόντων, φανερῶς ἀνάγκη δυοῖν θάτερον ἢ τὸ τῶν βα-
σιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ ἰδίᾳ συμφέ-
ροντος, ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι* 958
8 *πᾶσιν, ἀντιπράττοντας τοῖς αὑτῶν μισθοδόταις. διὸ μὴ
μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ
μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως.*
9 *Μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέ-
μνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπε-
σον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πό-
πλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδρα-
10 ποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας· ὑπὲρ ὧν διεσαφή-
σαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενόμενοι τῆς πό-
λεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας, Ἀττάλῳ παρα-
11 δοῖεν τριάκοντα τάλαντα παρ᾽ αὐτοῦ λαβόντες. ταῦτ᾽ οὖν
τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν, ἠξίου τὸν Εὐμένη
μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν,
ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φι-
12 λανθρώπων ἀναντιρρήτως. τοὺς δὲ Ἀχαιοὺς παρεκάλει
μὴ δέχεσθαι τοιαύτας δωρεάς, δι᾽ ὧν φανήσονται καὶ τὰς
εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σω-
τηρίας.*
13 *Τοιούτων δὲ γενομένων λόγων, ἐπὶ τοσοῦτον παρέστη
τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασι-
λεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προτεινομένην*

---

1. *καταπεπτωκότας* O 2. *ἔχει* O 5. *τοῖς τε βασιλεῦσιν* *Ur* 5. 6. *ταῖς δημοκράταις* O 7. *περὶ τῶν* add. *Ur* 14. *πᾶσανδρος* O, *κάσανδρος* U vulgo ante *Di* 16. *ὅτε* *Rei* 670 pro *ὅτι* *Πόπλιος* *Ur*, *τὸ πλῆθος* OU 17. *Σουλπίκιος* *Ur* 20. *λ̄* O

δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμη-
τον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων.
Ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ Πτο- 12 (23,9)
λεμαίου διαβούλιον. ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέν- 2
των πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προ-
ελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶ-
τον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ λάβοιεν τοὺς ὅρκους
ὑπὲρ τῆς συμμαχίας, εἶτα ὅτι κομίζοιεν δωρεὰν κοινῇ τοῖς 3
Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια
δὲ τάλαντα νομίσματος ἐπισήμου χαλκοῦ· πρὸς δὲ τούτοις 4
ἐπήνεσε τὸν βασιλέα, καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ
καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν
959 λόγον. ἐφ᾽ οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρί- 5
σταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν
καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνα-
νέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος. οὐδενὸς δ᾽ 6
ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλλήλους,
πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας. ἦν δὲ τὸ ποιοῦν 7
τὴν ἀλογίαν τοιοῦτον. οὐσῶν καὶ πλειόνων συμμαχιῶν
τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασιλείαν, καὶ τούτων
ἐχουσῶν μεγάλας διαφορὰς κατὰ τὰς τῶν καιρῶν περι-
στάσεις, οὔθ᾽ ὁ παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴς οὐ- 8
δεμίαν ἐποιήσατο διαστολήν, ὅτ᾽ ἀνενεοῦτο, καθολικῶς δὲ
περὶ τοῦ πράγματος ἐλάλησεν, οὔθ᾽ οἱ πεμφθέντες πρέ-
σβεις, ἀλλ᾽ ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδο- 9
σαν καὶ παρὰ τοῦ βασιλέως ἔλαβον. ὅθεν προφερομένου 10
τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας, καὶ κατὰ μέρος ἐν
ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ
πλῆθος εἰδέναι ποίαν ἀνανεοῖτο συμμαχίαν. οὐ δυναμένου 11

3. *εἰσῆχθαι* O *παρὰ* O, *παρὰ τοῦ Ur*, corr. *Sch* 7. post *ὅρκους* add. OU *παρὰ τῶν ἀχαιῶν*, del. *Ur*, ante *καὶ λάβοιεν* transposuit *Sch* 10. *ἐπισίμου* O 11. *ἐπαίνεσε* O *βραχέα Ur*, *χαβρέα* OU 14. *εἴρετο* OU, corr. *Sch* 16. *ἥκει Hu* *ἀνανεωσσύμενος* OU, corr. *Rei* 670 17. *ἀποκριναμένου* vulgo invito O 19. *ἀναλογίαν Ur* *τοιούτων* OU, *ὅτι Ca* 852 vulgo, corr. *Di* 23. *ὅταν ἐνεοῦτο* U, *ὅτ᾽ αὖ ἐνοῦτο* O, corr. *Rei* 670 25. *ἔδωσαν* O, *ἔδωκαν Ur*, corr. *Sch* 29. *ἀνανέοιτο Ur*, *ἀνανέοιτε* O, corr. *Ca* 852

δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο
στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν
12 *τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν, οὗτοι μὲν ἐσχε-*
διακότες ἐφαίνοντο τοῖς κοινοῖς πράγμασιν, ὁ δ᾽ Ἀρίσται-
νος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει,
καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλ᾽ εἰς
13 *ὑπέρθεσιν ἤγαγε διὰ τὴν προειρημένην ἀλογίαν. τῶν δὲ*
παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀ-
χαιοῖς τὴν μὲν φιλίαν ἀνανεώσασθαι πρὸς τὸν Σέλευκον,
τὴν δὲ τῶν πλοίων δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι.
14 *Καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν*
13 *εἰς τὰς ἰδίας ἕκαστοι πόλεις· μετὰ δὲ ταῦτα, τῆς πανη-*
(23,10) *γύρεως ἀκμαζούσης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακε-*
δονίας, ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας ἧς ἐπρέσβευσε
2 *πρὸς Φίλιππον. καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρα-*
τηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν
ὁ Κόιντος ἐμέμφετο, φάσκων αὐτοὺς βαρύτερον καὶ πικρό-
τερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις, καὶ
παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν προγεγενημέ-
3 *νην ἄγνοιαν. ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν, δῆλος* 960
ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν ὅτι δυσαρεστεῖται τοῖς ᾠκονομη-
4 *μένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ Καικιλίου λεγομένοις· ὁ δὲ*
Διοφάνης ὁ Μεγαλοπολίτης, ἄνθρωπος στρατιωτικώτερος
ἢ πολιτικώτερος, ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν
Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν
πρὸς τὸν Φιλοποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ
5 *τῶν Ἀχαιῶν. ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα*
6 *κεχειρίσθαι κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην· ἦσαν δὲ*
περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς

---

1. *οὐ δὲ τοῦ φιλοποίμενος ὡς* O 3. *ἐνεσχεδιακότες* coni. *Be* 5. *ἐφείλετο Ur* 7. *διὰ* add. *Rei* 670 *ἀναλογίαν Ur* 9. *πρὸς* om. O 11. *διελύθησαν Di* 12. *ἕκαστος* O 13. *λακεδαιμονίας* OU, corr. *Gro* 15. *συναγαγώντος* O 17. *ἐμέμφετο φάσκων αὐτοὺς βαρύτερον Rei* 671 (conf. cap. 1, 8), *ἐμέμνητο φάσκοντος αὐτοῦ βαρύτερον Ur*, om. O 21. *δυσσαρεστεῖται* O *ᾠκονομουμένοις* OU, corr. *Gro* 24. *πολιτικότερος* O 29. *φυγάδων Na* 360 (at *φυγαδικῶν* neutrum esse videtur ut recte monet *Rei* 671)

πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ
Φιλοποίμενος διόρθωσιν. ὅθεν ὁ Καικίλιος δοκῶν ἔχειν 7
καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγα-
νάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπ' αὐτοῦ πα-
ρακαλουμένοις τοὺς συνεληλυθότας. τοῦ δὲ Φιλοποίμενος 8
καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος πολλοὺς καὶ ποι-
κίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι
τὰ κατὰ τὴν Σπάρτην καὶ συμφερόντως αὐτοῖς μάλιστα
τοῖς Λακεδαιμονίοις, ἀδύνατον δ' εἶναι τὸ κινῆσαί τι τῶν
ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τους ἀν-
θρώπους δίκαια καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσια, μένειν 9
ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην
δοῦναι τῷ πρεσβευτῇ τὴν ἀπόκρισιν. ὁ δὲ Καικίλιος ὁρῶν 10
τὴν τούτων προαίρεσιν, ἠξίου τοὺς πολλοὺς αὐτῷ συνα-
γαγεῖν εἰς ἐκκλησίαν. οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέ- 11
λευον αὐτὸν δεῖξαι τὰς ἐντολὰς ἃς εἶχε παρὰ τῆς συγ-
κλήτου περὶ τούτων, τοῦ δὲ παρασιωπῶντος οὐκ ἔφασαν
αὐτῷ συνάξειν τὴν ἐκκλησίαν· τοὺς γὰρ νόμους οὐκ ἐᾶν, 12
ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ ὧν
οἴεται δεῖν συνάγειν. ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠρ- 13
γίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιουμένων,
ὥστ' οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι παρὰ τῶν
ἀρχόντων, ἀλλ' ἀναπόκριτος ἀπῆλθεν. οἱ δ' Ἀχαιοὶ τὴν 14
αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρουσίας ἅμα τῆς
961 Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Και-
κίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν Διοφάνην, ὡς τού-
τους ἀντισπασαμένους διὰ τὴν ἀντιπολιτείαν τὴν πρὸς
τὸν Φιλοποίμενα· καί τις ἦν ὑποψία τῶν πολλῶν πρὸς 15
τοὺς προειρημένους ἄνδρας. καὶ τὰ μὲν κατὰ Πελοπόν-
νησον ἐν τούτοις ἦν.

1. *περὶ τὸ τοῦ Τίτου Ur*, *περϊέλοι τουτὶ τὸ* O 5. *τοὺς δὲ* O 6. *δὲ* om. O 7. *διῳκεῖσθαι* OU, corr. *Ca* 853 10. *ἀνθρώπους* — 11. *πρὸς τοὺς* om. O 14. *αὐτῷ Sch*, *αὐτῶν* OU, *αὐτὸν Ur* in marg., *αὐτοὺς Ca* 853 17. *τοῦ*] *τὰ* O 20. *ὠργίσθαι* O 21. *μηδὲν* O, *μηθὲν* idem correctus pr. m. et *Ur* 23. *ἀναπόκριτον* O 24. *παρουσίας* OU, *παρρησίας Ur* *ἅμα τῆς Sch*, *ἅμα τοῦ* OU, *τῆς κατὰ τοῦ Ur* II 57, *τῆς*, omisso *ἅμα*, *Ca* 854 25. *φλαυίου* O, sed add. pr. m. in marg. *εἶχε φολουίου* *τῶν* O, *τὸν* U, om. *Ur*

14 (23,10a) * Ὅτι Φιλοποίμην πρὸς Ἄρχωνα τὸν στρατηγὸν λό-
γοις τισὶ διεφέρετο. ὁ μὲν οὖν Φιλοποίμην εὐδοκήσας ἐκ
τοῦ καιροῦ τοῖς λεγομένοις καὶ μεταγνοὺς ἐπῄνει τὸν Ἄρ-
χωνα φιλοφρόνως ὡς ἐντρεχῶς καὶ πανούργως τῷ καιρῷ
2 κεχρημένον· ἐμοί γε μήν, φησὶν ὁ Πολύβιος, οὔτε τότε παρ-
όντι τὸ ῥηθὲν εὐηρέστησεν ὥστ' ἐπαινοῦντά τινα κακῶς
ἅμα ποιεῖν, οὔτε μετὰ ταῦτα τῆς ἡλικίας προβαινούσης.
3 πολὺ γὰρ δή τί μοι δοκεῖ κεχωρίσθαι κατὰ τὴν αἵρεσιν
ὁ πραγματικὸς ἀνὴρ τοῦ κακοπράγμονος, καὶ παραπλη-
σίαν ἔχειν διαφορὰν τῷ κακεντρεχεῖ πρὸς τὸν ἐντρεχῆ· ἃ
μὲν γάρ ἐστι κάλλιστα τῶν ὄντων ὡς ἔπος εἰπεῖν, ἃ δὲ
4 τοὐναντίον. ἀλλὰ διὰ τὴν νῦν ἐπιπολάζουσαν ἀκρισίαν
βραχείας ἔχοντα κοινότητας τὰ προειρημένα τῆς αὐτῆς
ἐπισημασίας καὶ ζήλου τυγχάνει παρὰ τοῖς ἀνθρώποις.

RES SYRIAE.

RES ITALIAE.

15 (23,11) * Ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων ἐκ a. u. 569
τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγκλήτῳ περί τε
τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ Πελοπόννησον, εἰσῆ-
γον εἰς τὴν σύγκλητον τοὺς περὶ τούτων παραγεγονότας
2 πρεσβευτάς. εἰσελθόντων δὲ πρῶτον τῶν παρὰ τοῦ Φι-
λίππου καὶ παρ' Εὐμένους, ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μα-
ρωνείας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως
τοῖς ἐν Θετταλονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον,
3 ἔδοξε τῇ συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς
τὸν Φίλιππον, τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρα-
κεχώρηκε τῶν ἐν Περραιβίᾳ πόλεων κατὰ τὴν τῶν περὶ

---

1. M *Ma* 414 *Hey* 64, 13 11. *κ . . . ιστα* M, corr. *Ma*
15. Diodor. 29, 18 ed. Bekk., Nissen. 332 16. Liv. 39, 33, Nissen. 224. 332 (conf. etiam cap. 1, 9) 17. O fol. 168ᵛ *Ur* 85 20. *γεγονότας* OU, corr. *Rei* 673 22. *μαρωνιας* OU, corr. Ernestus
27. *παῤῥαιβία* O, *Θετταλίᾳ καὶ Περραιβίᾳ* Tillmanns. 60 coll. Livio 39, 33, 3

τὸν Καικίλιον ἀπόκρισιν, εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς 4
φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνείας, καὶ συλλήβδην
ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων
καὶ τόπων καὶ πόλεων. μετὰ δὲ τούτους εἰσῆγον τοὺς 5
962 *ἀπὸ Πελοποννήσου παραγεγονότας. οἵ τε γὰρ Ἀχαιοὶ* 6
πρεσβευτὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν
Σικυώνιον, δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ
τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας
ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, ἔκ τε τῆς Σπάρ- 7
της Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν· ουτοι δ᾽ ἦσαν
τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ τοῦ Φιλοποίμενος καὶ τῶν
Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν οἰκείαν. ὃ καὶ μά- 8
λιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης
οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας,
ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖσθαι παρ᾽ αὐτοῖς ὥσ-
τε καὶ καταπρεσβεύειν καὶ κατηγορίαν ποιεῖσθαι πρὸς
τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ
καταγαγόντων εἰς τὴν πατρίδα. ποιησαμένων δὲ καὶ 16 (23,12)
τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως τὴν δικαιολο-
γίαν, καὶ διδασκόντων τὴν σύγκλητον τῶν μὲν περὶ τὸν
Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν
ἄμεινον χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχεί-
ρισται διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος, τῶν δὲ 2
περὶ τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν, καὶ φα-
σκόντων πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύνα-
μιν ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτ᾽ ἐν αὐτοῖς
ἐπισφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν,
ἐπισφαλῆ μὲν ὀλίγοις οὖσι καὶ τούτοις τῶν τειχῶν πε- 3
ριῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον τοῖς κοι-
νοῖς δόγμασι τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ καὶ κατ᾽ ἰδίαν
ὑπηρετεῖν τοῖς αἰεὶ καθισταμένοις ἄρχουσιν, διακούσασα 4

1. *ἐπίκρισιν εἶτ᾽ εἰς τοὺς ἐπιτάξαντας* O (et similiter, ut videtur, U), corr. *Ur* 2. *μαρωνίας* OU, corr. Ernestus 6. *ἀπεστάλκησαν* O 7. *δικαιολογησαμένους* U, *δικαιολογηθησομένους* O, corr. *Ca* 855 10. *ἀρεῦσαι ἀλκιβιάδης* O 13. *τοὺς ἀρχαίους* O *τῷ*] *τοῦ* O 15. *παρ᾽ αὐτῶν Rei* 673 19. *συγκαθέσεως Rei* 673. 21. *αὖ δυνατὸν* O, *οὐκ ἂν δυνατὸν Ur*, corr. *Di* 23. *δὲ Sch* pro *τε* 27. *καὶ ἀπαρρ.* — 28. *ἐπισφαλῆ* om. U 31. *ἀεὶ* O, *ἀεὶ Ur*

καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς
δοῦναι καὶ περὶ τούτων ἐντολάς, καὶ κατέστησε πρεσβευ-
τὰς ἐπὶ τὴν Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον.
5 Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν
ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ,
φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδ' ἀξίους ἐγκλήματος
6 ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλησίαν· νόμον γὰρ
εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν
μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον
7 ἢ παρὰ τῆς συγκλήτου τις ἐνέγκῃ γράμματα. διὸ καὶ δι-
καίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν 963
τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δ' ὑπὸ τῶν νό-
μων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ τῆς συγ-
κλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς
8 ἄρχουσιν. ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ
τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησεν, καὶ καθόλου
τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας ἧ περὶ τῆς τῶν Λακεδαι-
9 μονίων ἐκέχρηντο πόλεως. ἡ δὲ σύγκλητος διακούσασα
τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν ὅτι περὶ
μὲν τῶν κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους·
10 τοῖς δὲ πρεσβευταῖς τοῖς αἰεὶ παρ' ἑαυτῶν ἐκπεμπομένοις
παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν
ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παρα-
γινομένων πρὸς αὐτοὺς πρεσβευτῶν.

RES MACEDONIAE.

17 (23,13) *Ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς
αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούν-
των ὅτι δεήσει κατ' ἀνάγκην ἀποβαίνειν ἀπὸ τῶν ἐπὶ

1. καὶ] δὲ *Rei* 674 2. τούτων — 3. τοὺς περὶ om. O 6. οὐθένα O 10. τῆς add. *Rei* 674, item vs. 13 12. τῶν ομων O 13. γραμματοφέρειν O 15. τῶν] τόν O 20. πέμψη O 21. ἀεὶ O, άει *Ur* 22. παρήνει *Ur*, παρῆν ἐς O καταλογὴν OU, corr. *Rei* 674 (qui praeterea ἀποδοχὴν coniecit) 25. Liv. 39, cap. 34—35, 4, Nissen. 15. 224. 332 (conf. etiam cap. 1, 5) 26. N fol. 84r *Ur* 88

Θρᾴκης πόλεων, πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ 2
τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν,
ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνίτας.
μεταπεμψάμενος γὰρ Ὀνόμαστον τὸν ἐπὶ Θρᾴκης τετα- 3
γμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως. ὁ δ' Ὀνό- 4
μαστος ἀναχωρήσας εἰσαπέστειλε Κάσσανδρον εἰς Μαρώ-
νειαν, συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι
τὸν πλείονα χρόνον ἐκεῖ τὴν διατριβήν, ἅτε τοῦ Φιλίππου 5
πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας
καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων
παρεπιδημίαις. μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν 6
Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάνδρου
νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν Μαρωνιτῶν
ἀπέθανον. κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀν- 7
τιπράττοντας ὁ Φίλιππος, καὶ πληρώσας τὸν ἴδιον θυμόν,
964 *ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν παρουσίαν, πεπεισμένος*
μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον. μετὰ 8
δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον, καὶ
ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ
πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβού-
λετο μὲν ἀπολογεῖσθαι, φάσκων μὴ κεκοινωνηκέναι τῆς 9
παρανομίας, ἀλλ' αὐτοὺς ἐν αὐτοῖς στασιάζοντας Μαρω-
νίτας, καὶ τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν
εὔνοιαν τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην ἐμπεπτωκέναι
τὴν ἀτυχίαν. καλεῖν δ' ἐκέλευε κατὰ πρόσωπον εἴ τις 10
αὐτοῦ κατηγορεῖ. τοῦτο δ' ἐποίει πεπεισμένος μηδένα 11
τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου
τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ
Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι. τῶν δὲ περὶ τὸν 12

4. *ὀνομαστὸν* NU itemque cum accentu in ultima constanter posthac, corr. *Ca* 857 5. *τοῦτο* N 6 *ἐξαπέστειλε* *Na* 257 (sane *εἰσαπέστειλε* non Polybius, sed epitomator scripsit) *κάσανδρον* NU vulgo ante *Di* 8. *τῶν πλειόνων χρόνων* N 9. *ἐγκαθικότος* *Ur*, *ἐγκαθηκότας* N, corr. *Rei* 674 12. *κασάνδρου* NU 16. *πεπεισμένος* — 17. *φόβον*] longe alia atque haec, quae epitomator partim e § 11 temere concinnavit, Polybius scripsit 19. *τὴν ἁρμενίαν* N 22. *ἀλλ' αὐτοὺς* *Be* pro *ἀλλὰ τοὺς* 24. *ἐκπεπτωκέναι* NU, corr. Hertleinius progr. Wertheim. 1865 p. 21

*Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας (σαφῶς
γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων), εἰς ἀπο-
13 ρίαν ἐνέπιπτεν ὁ Φίλιππος. καὶ τὴν μὲν πρώτην ἔν-
18 τευξιν ἄχρι τούτου προβάντες ἔλυσαν· κατὰ δὲ τὴν ἐπιοῦ-
(23,14) σαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ
Φιλίππῳ τὸν Ὀνόμαστον καὶ τὸν Κάσσανδρον ἐξ αὐτῆς
εἰς τὴν Ῥώμην, ἵνα πύθηται περὶ τῶν γεγονότων ἡ σύγ-
2 κλητος. ὁ δὲ βασιλεὺς διατραπεὶς ὡς ἔνι μάλιστα, καὶ
ἀπορήσας ἐπὶ πολὺν χρόνον, τὸν μὲν Κάσσανδρον ἔφη
πέμψειν, τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί
φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ σύγκλη-
3 τος, τὸν δ' Ὀνόμαστον ἐξῃρεῖτο καὶ παρ' αὐτὰ καὶ μετὰ
ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος
τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνόμαστον
κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδ' ἐπὶ τῶν σύνεγ-
4 γυς τόπων γεγονέναι, τῇ δ' ἀληθείᾳ δεδιὼς μὴ παραγενη-
θεὶς εἰς τὴν Ῥώμην, καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνη-
κὼς τοιούτων, οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνίτας, ἀλλὰ
5 καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις. καὶ τέλος
τὸν μὲν Ὀνόμαστον ἐξείλετο, τὸν δὲ Κάσσανδρον μετὰ τὸ
τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας
6 ἕως Ἠπείρου φαρμάκῳ διέφθειρεν. οἱ δὲ περὶ τὸν Ἄπ- 965
πιον κατεγνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς
Μαρωνίτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλ-
λοτριότητος, τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν.
7 Ὁ δὲ βασιλεὺς γενόμενος καθ' ἑαυτόν, καὶ συμ-
μεταδοὺς τῶν φίλων Ἀπελλῇ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνε-
στώτων, ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὐτοῦ τὴν
πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκέτι λανθάνουσαν*

---

6. 9. *κάσανδρον* NU 7. *ἵνα πύθηται* cet. epitomatoris stilum produnt; conf. mox § 2 extr. *ἡ σύγκλητος* coll. Livio 39, 34, 6 add. *Ur*; sed post *πύθηται* haec duo vocabula interseruerat 11. *παρὰ* *Rei* 674 pro *περὶ* *τὰς ἀληθείας* non scripsit Polybius 14. *μαρωνία* N(U) 19. *διασαφησ'* N, *διασαφήσει* *Ur*, corr. *Sch* 20. *κάσανδρον* NU 26. inc. O fol. 170v: *Ὅτι φίλιππος ὁ μακεδὼν γενόμενος* cet. 27. *ἀπελλεῖ* NU, *ἀπελεῖ* O, corr. *Be* 28. *ἐπὶ τὸ πολὺ* O 29. *καὶ ταύτην* — 1107, 1 *οὖσαν* om. O

ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν. καθόλου μὲν οὖν 8
πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ
μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπό-
χειρος ὢν ἐπεβάλετο πῶς ἂν ἔτι γένοιτό τις ἀναστροφὴ
καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.
ἔδοξεν οὖν αὐτῷ τὸν νεώτατον υἱὸν Δημήτριον πέμπειν 9
εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλου-
μένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοια ἐγε-
γόνει περὶ αὐτόν. πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν 10
τὸ προτεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου, διὰ τὴν ὑπερ-
οχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν.
ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομπὴν 11
τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων φίλων,
ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως 12
ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ἐκείνων προφάσει βου-
λόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν
ὑπὲρ τὴν Προποντίδα κατοικούντων, χάριν τῆς προκει-
μένης ἐπιβολῆς.

RES ACHAIAE.

RES CRETENSES.

* *Ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα* 19 (23,15)
τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορ-
τύνιοι τοὺς Κνωσσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν
τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ
δὲ Διατόνιον Λυκτίοις. κατὰ δὲ τὸν καιρὸν τοῦτον πα- 2
ραγενομένων πρεσβευτῶν ἐκ τῆς Ῥώμης εἰς τὴν Κρήτην

---

3. *μετὰ | ἐλθεῖν* O 4. *ἐπεβάλετο* OU, *ἐπεβάλλετο* N *ἂν ἐπιγένοιτό* NOU, corr. *Sch* *ἀναστροφῇ* O 5. *παρασκευάς*: des. N 8. *γέγονε Ben* 286 9. *αὐτῶν* OU, corr. *Rei* 674 10. *ἀνύσεσθαι Na* 344 15. *ἐκείνῳ* O 17. *ὑπὲρ Rei* 675 pro *ὑπὸ* 19. Liv. 39, cap. 35, 5—37, Nissen 224. 332 (conf. etiam supra cap. 2) 20. Nissen. 333 21. N fol. 87r *Ur* 91 *γορτύνῃ* NU, *Γορτύνι Ur*, *Γόρτυνι Di* 21. 22 *κυδάτου* NU, distinxit *Gro* 22. *Ἀντάλκους Na* 247, *αὐτετάλκους* N, *Ἀντιτάλκους Ur* *ἐλαττοῦντες Rei* 675 23. *κνωσίους* NU, corr. *Ca* 859 25. *δὲ* om. N 26. *τῶν* ante *πρεσβευτῶν* add. *Ur*

τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας
αὐτοῖς πρὸς ἀλλήλους διαφοράς, καὶ ποιησαμένων λόγους
ὑπὲρ τούτων τῇ Κνωσσίων καὶ Γορτυνίων πόλει, πεισθέν- 966
τες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθ' αὐτοὺς τοῖς περὶ
3 *τὸν Ἄππιον. οἱ δὲ [πεισθέντες] Κνωσσίοις μὲν ἀποκατ-*
έστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν
ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλιπον δόντες τοῖς περὶ
Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι, μηδὲν
4 *ἐξ αὐτῆς νοσφισαμένους. περὶ δὲ τῶν κατὰ κοινοδίκιον*
συνεχώρησαν αὐτοῖς, βουλομένοις μὲν [αὐτοῖς] ἐξεῖναι μετ-
έχειν, μὴ βουλομένοις δὲ καὶ τοῦτ' ἐξεῖναι, πάσης ἀπε-
χομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλα-
5 *σάρνης φυγάσιν * * * ἀπέκτειναν τοὺς περὶ Μενοίτιον,*
ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.

RES ASIAE.

20 (23,18) ** Ὅτι Ἀπολλωνιάς, ἡ Ἀττάλου τοῦ πατρὸς Εὐμέ-* 967
νους τοῦ βασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους
2 *αἰτίας ἀξία μνήμης καὶ παρασημασίας. καὶ γὰρ [ὅτι] δη-*
μότις ὑπάρχουσα βασίλισσα ἐγεγόνει, καὶ ταύτην διεφύ-
λαξε τὴν ὑπεροχὴν μέχρι τῆς τελευταίας, οὐχ ἑταιρικὴν
προσφερομένη πιθανότητα, σωφρονικὴν δὲ καὶ πολιτικὴν
σεμνότητα καὶ καλοκαγαθίαν, δικαία τυγχάνειν τῆς ἐπ' ἀ-
3 *γαθῷ μνήμης ἐστίν, καὶ καθόλου τέτταρας υἱοὺς γεννή-*

---

3. *τῇ κνωσίων* N, *τῇ κνωσέων* U, *ἐν τῇ Κνωσσέων Gro* not. in Polyb. 447, *πρὸς τὸ κοινὸν τῶν Κνωσσίων Rei* 675, *ἐν Κνωσσῷ Di* *Γορτυνίων πόλει Sch*, *γορτύνῃ* NU, *Γόρτυνι Gro* l. c.   5. *πεισθέντες*] "mendi suspectum verbum: ac intercidisse nonnulla videntur, ipsius fortasse compilatoris vitio" *Sch*   *κνωσίοις* NU   *ἀπεκατέστησαν* N   7. *ἐγκατέλειπον* vulgo ante *Di* invito N   8. *Χασμίωνα* vulgo invito N   9. *κοινοδίκαιον* NU, corr. Boeckhius corp. inscr. Graec. vol. II p. 416   10. *ἀπεχώρησαν* NU, corr. *Ur*   *αὐτοῖς* alterum] *αὖτις Hu*, del. *Be*   13. in lacuna *οἳ* add. *Ur*   *μενήτιον* N   15. Nissen. 333   16. P *Va* 113, Suid.: *Ἀπολλωνιάς, Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦ βασιλέως γαμετή· ἥτις δημότις οὖσα βασίλισσα* cet. *Ἀπολλωνίς Di*   18. *ὅτι* del. *Hu*   19. *βασίλεισσα* P   20. post *τελευταίας* add. *ὅτι* P, *ἡμέρας* Suid.   22. 23. *καλοκαγαθίαν. τέτταρας γὰρ υἱοὺς* cet. Suid.   22. *καὶ* ante *δικαία* add. P   23. *ὅτι* ante *τέτταρας* vulgo additum invito P

σασα πρὸς πάντας τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν
εὔνοιαν καὶ φιλοστοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς,
καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός. πλὴν οἵ 4
γε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιε-
ποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν
χάριτα καὶ τιμήν. ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν 5
μέσην αὐτῶν τὴν μητέρα περιῄεσαν τά θ' ἱερὰ καὶ τὴν
πόλιν μετὰ τῆς θεραπείας. ἐφ' οἷς οἱ θεώμενοι μεγάλως 6
τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν, καὶ μνημο- 7
νεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς
αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμ-
πρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπλη-
ροῦντες. ταῦτα δ' ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν 8
τὴν πρὸς Προυσίαν τὸν βασιλέα.

942 Ὅτι Ὀρτιάγων ὁ Γαλάτης, τῶν ἐν τῇ Ἀσίᾳ βασι- 21 (22,21)
λεύων, ἐπεβάλετο τὴν ἁπάντων τῶν Γαλατῶν δυναστείαν
εἰς αὐτὸν μεταστῆσαι, καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος 2
ἐφόδια προσεφέρετο καὶ φύσει καὶ τριβῇ. καὶ γὰρ ἐνερ- 3
γετικὸς ἦν καὶ μεγαλόψυχος καὶ κατὰ τὰς ἐντεύξεις εὔχαρις
καὶ συνετός· τὸ δὲ συνέχον παρὰ Γαλάταις ἀνδρώδης 4
ἦν καὶ δυναμικὸς πρὸς τὰς πολεμικὰς χρείας.

RES AEGYPTI.

* Ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως 22 (23,17)
Αἰγύπτου εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου δ' ἐγεγόνει σύντρο-
967 φος τῷ βασιλεῖ. τῆς δ' ἡλικίας προβαινούσης ἀνδρω- 2
δεστέραν εἶχεν ἢ κατ' εὐνοῦχον τόλμαν καὶ προαίρεσιν.

1. 2. ἐφύλαξεν εὔνοιαν Suid. 2. μέχρι τελευτῆς Suid. 4. περιεποιήσαντο Suid., ἐποιήσαντο P 6. τοῖν P, ταῖν Suid. 7. παρῄεσαν Suid. 10. τὸν om. Suid. 13. δ' om. Suid. 15. P *Va* 114, Suid.: Ὀρτιάγων Γαλάτης· ὃς ἐπεβάλετο τῶν ἐν τῇ Ἀσίᾳ βασιλεύων τὴν ἁπάντων cet. ὁ βασιλεὺς τῶν ἐν τῇ Ἀσίᾳ Γαλατῶν ἐπεβάλετο *Va* vulgo βασιλεων (sine acc.) P 18. προεβάλλετο Suid.
19—21. ἦν καὶ πολεμικὸς καὶ δυναμικὸς πρὸς πολεμικὰς χρείας Suid. 22. Nissen. 333 23. P *Va* 114, Suid.: Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου cet. 26. εἶχεν ἢ Suid., ἔσχε, omisso ἢ, P

3 *καὶ γὰρ φύσει στρατιωτικὸς ἦν, καὶ τὴν πλείστην ἐποιεῖτο*
4 *διατριβὴν ἐν τούτοις καὶ περὶ ταῦτα. παραπλησίως δὲ*
καὶ κατὰ τὰς ἐντεύξεις ἱκανὸς ὑπῆρχε, καὶ τὸν κοινὸν νοῦν
5 *εἶχεν, ὃ σπάνιον ἐστί. πρὸς δὲ τούτοις πρὸς εὐεργεσίαν*
ἀνθρώπων ἐπεφύκει καλῶς.

RELIQUIAE LIBRI XXIII.

RES ITALIAE.

1 (24,1) * *Ὅτι κατὰ τὴν ἐνάτην καὶ τετταρακοστὴν ὀλυμπιά-* a. u. 570
δα πρὸς ταῖς ἑκατὸν εἰς τὴν Ῥώμην ἠθροίσθησαν πρε-
σβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ ταχέως πρότε- 968
2 *ρον. τοῦ γὰρ Φιλίππου συγκλεισθέντος εἰς τὴν κατὰ τὸ*
σύμβολον δικαιοδοσίαν πρὸς τοὺς ἀστυγείτονας, καὶ τῶν
Ῥωμαίων γνωσθέντων ὅτι προσδέχονται τὰς κατὰ Φιλίπ-
που κατηγορίας καὶ πρόνοιαν ποιοῦνται τῆς ἀσφαλείας
3 *τῶν πρὸς αὐτὸν ἀμφισβητούντων, ἅπαντες οἱ παρακεί-*
μενοι τῇ Μακεδονίᾳ παρῆσαν, οἱ μὲν κατ' ἰδίαν οἱ δὲ κατὰ
πόλιν οἱ δὲ κατὰ τὰς ἐθνικὰς συστάσεις, ἐγκαλοῦντες τῷ
4 *Φιλίππῳ. σὺν δὲ τούτοις οἱ παρ' Εὐμένους ἧκον ἅμ'*
Ἀθηναίῳ τῷ τοῦ βασιλέως ἀδελφῷ, κατηγορήσοντες αὐτοῦ
περί τε τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποστα-
5 *λείσης Προυσίᾳ βοηθείας. ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ*
Φιλίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων
Ἀπελλῆ καὶ Φιλοκλῆ μεθ' αὑτοῦ τοὺς τότε δοκοῦντας
6 *εἶναι πρώτους φίλους τοῦ βασιλέως. παρῆσαν δὲ καὶ παρὰ*
Λακεδαιμονίων πρέσβεις, ἀφ' ἑκάστου γένους τῶν ἐν τῇ

1.2. *διατριβὴν ἐποιεῖτο* Suid. 2. *δὲ* om. Suid. 5. *πεφύκει* P *καλός* Suid. 6. libro XXIII Polybius res annis 570 et 571 gestas comprehendit 7. Liv. 39, 46—48, Nissen. 226. 333 8. O fol. 171v *Ur* 92 *τὴν ἐννάτην καὶ τεσσαρακοστὴν* O, *τὴν* $\overline{\vartheta}$ *καὶ* $\overline{\mu}$ *Ur* 9. *ταῖς* $\overline{\varrho}$ OU 12. *διαδοσίαν* OU, corr. *Ur* 15. *τῶν* om. O 19. *κατηγορήσαντες* O 21. *παρουσία* O 22. *τούτοις* OU, corr. *Ur* *ἀπολογησάμενος* O 23. *ἀπελῆ καὶ φιλοκλεῖ* O *αὐτοῦ* O, *ἑαυτοῦ* *Ur* 25. *λακεδαιμόνων* O

πόλει. πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσεκαλέσατο τὸν 7
Ἀθήναιον, καὶ δεξαμένη τὸν στέφανον ὃν ἐκόμιζεν ἀπὸ
μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπήνεσέ τε μεγαλο-
μερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελφοὺς διὰ τῆς ἀποκρίσεως,
καὶ παρεκάλεσε μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως. ἐπὶ δὲ 8
τούτῳ τὸν Δημήτριον εἰσαγαγόντες οἱ στρατηγοὶ παρε-
καλέσαντο τοὺς κατηγοροῦντας τοῦ Φιλίππου πάντας, καὶ
παρῆγον κατὰ μίαν πρεσβείαν. οὐσῶν δὲ τῶν πρεσβειῶν 9
πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας,
εἰς ἀπορίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χει-
ρισθῆναι τὰ κατὰ μέρος. παρά τε γὰρ Θετταλῶν καὶ κατὰ 10
κοινὸν ἧκον καὶ κατ' ἰδίαν ἀφ' ἑκάστης πόλεως πρεσβευταί,
παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρ' Ἀθαμάνων καὶ παρ'
Ἠπειρωτῶν καὶ παρ' Ἰλλυριῶν· ὧν οἱ μὲν περὶ χώρας οἱ δὲ 11
περὶ σωμάτων οἱ δὲ περὶ θρεμμάτων ἧκον ἀμφισβητοῦντες,
ἔνιοι δὲ περὶ συμβολαίων καὶ τῶν εἰς αὐτοὺς ἀδικημάτων,
τινὲς μὲν οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ 12
τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιο-
δοσίαν, τινὲς δ' ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παραβε-
969 βραβευμένοις διαφθείραντος τοῦ Φιλίππου τοὺς δικαστάς.
καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώρητος ἐκ τῶν 13
κατηγορουμένων. ὅθεν ἡ σύγκλητος οὔτ' αὐτὴ δυναμένη 2 (24,2)
διευκρινεῖν οὔτε τὸν Δημήτριον κρίνουσα δεῖν ἑκάστοις
τούτων λόγον ὑπέχειν, ἅτε καὶ φιλανθρώπως πρὸς αὐτὸν 2
διακειμένη, καὶ θεωροῦσα νέον ὄντα κομιδῇ καὶ πολὺ τῆς
τοιαύτης συστροφίας καὶ ποικιλίας ἀπολειπόμενον, μά- 3
λιστα δὲ βουλομένη μὴ τῶν Δημητρίου λόγων ἀκούειν
ἀλλὰ τῆς Φιλίππου γνώμης ἀληθινὴν λαβεῖν πεῖραν, αὐ- 4
τὸν μὲν Δημήτριον παρέλυσε τῆς δικαιολογίας, ἤρετο δὲ

6. *παρεισεκαλέσαντο* *Gro*, *προσεκαλέσαντο* *Na* 257 10. post *περὶ* add. *δὲ* O 14. *ὧν* add. *Be* 17. *οὐ* *Sch* pro *οὖν* 18. *τῇ δικαιοδοσίᾳ* OU, corr. *Sch* 19. *παραβεβραβευμένοι* *Ur* 21. *ἀκακία* O, *ἀκρασία* *Ur*, corr. *Ca* 861 *δυσχείριστος* vel *δυσχώριστος* *Rei* 676 *ἐκ τῶν* — 22. *σύγκλητος* om. O 22. *οὐ ταύτῃ* O 23. *διακρινεῖν* O *ἀρίνουσα* O 25. *διακειμένοις* O 26. *ἀπολιπόμενον* O 29. *μὲν* add. *Rei* 676 *εἴρετο* OU, corr. *Sch* *δὲ* *Ur*, om. O et, ut videtur, U (vide *Ur* II 61)

τὸν νεανίσκον καὶ τοὺς σὺν αὐτῷ φίλους εἴ τινα περὶ τού-
5 των ὑπομνηματισμὸν ἔχουσι παρὰ τοῦ βασιλέως. τοῦ δὲ
Δημητρίου φήσαντος ἔχειν καὶ προτείναντός τι βυβλίδιον
οὐ μέγα, λέγειν αὐτὸν ἐκέλευσεν ἥνπερ τὰ ὑπομνήματα
περιεῖχε πρὸς ἕκαστον τῶν κατηγορουμένων ἀπόφασιν κε-
6 φαλαιώδη. ὁ δὲ τὸ μὲν πεποιηκέναι τὸ προσταχθὲν ὑπὸ
Ῥωμαίων ἔφασκεν, ἢ τὴν αἰτίαν τοῦ μὴ πεπρᾶχθαι τοῖς
7 ἐγκαλοῦσιν ἀνετίθει· προσέκειτο δὲ πρὸς ταῖς πλείσταις
ἀποφάσεσιν "καίτοι οὐχ ἴσως χρησαμένων ἡμῖν τῶν πρε-
σβευτῶν τῶν περὶ Καικίλιον ἐν τούτοις" καὶ πάλιν "καίτοι
8 γε οὐ δικαίως ἡμῶν ταῦτα πασχόντων." τοιαύτης δ' οὔσης
τῆς Φιλίππου γνώμης ἐν πάσαις ταῖς ἀποφάσεσι, δια-
κούσασα τῶν παραγεγονότων ἡ σύγκλητος μίαν ἐποιήσατο
9 περὶ πάντων διάληψιν. ἀποδεξαμένη γὰρ τὸν Δημήτριον
μεγαλομερῶς καὶ φιλανθρώπως διὰ τοῦ στρατηγοῦ, πολ-
λοὺς καὶ παρακλητικοὺς πρὸς αὐτὸν διαθεμένη λόγους,
ἀπόκρισιν ἔδωκε διότι περὶ πάντων καὶ τῶν εἰρημένων
ὑπ' αὐτοῦ καὶ τῶν ἀνεγνωσμένων Δημητρίῳ πιστεύει
διότι τὰ μὲν γέγονε τὰ δὲ ἔσται, καθάπερ δίκαιόν ἐστι
10 γίνεσθαι. ἵνα δὲ καὶ Φίλιππος εἰδῇ διότι τὴν χάριν ταύ-
την ἡ σύγκλητος Δημητρίῳ δίδωσιν, ἐξαποστελεῖν ἔφη
πρεσβευτὰς ἐποψομένους εἰ γίνεται πάντα κατὰ τὴν τῆς
συγκλήτου βούλησιν, ἅμα δὲ διασαφήσοντας τῷ βασιλεῖ
διότι τῆς συμπεριφορᾶς τυγχάνει ταύτης διὰ Δημήτριον. 970
3 Καὶ ταῦτα μὲν τοιαύτης ἔτυχε διεξαγωγῆς· μετὰ δὲ
(24,3) τούτους [εἰσῆλθον] οἱ παρ' Εὐμένους πρέσβεις περί τε τῆς
βοηθείας τῆς ἀποσταλείσης ὑπὸ τοῦ Φιλίππου τῷ Πρου-
σίᾳ κατηγόρησαν καὶ περὶ τῶν ἐπὶ Θρᾴκης τόπων, φά-
σκοντες οὐδ' ἔτι καὶ νῦν αὐτὸν ἐξαγηοχέναι τὰς φρουρὰς
2 ἐκ τῶν πόλεων. τοῦ δὲ Φιλοκλέους ὑπὲρ τούτων βουλη-

3. πρὸς τείναντός O, sed ς in πρὸς expunctum βιβλίδιον OU vulgo 4. ἅπερ OU, corr. *Ca* 861 6. δὲ ante προσταχθὲν repetit O 8. ἀνετίθη O 9. καίτοι γ' *Ben* 287, καίπερ *Hu* 11. παρασχόντων OU, corr. *Ur* 13. λίαν O 22. τὴν om. O 23. διεσαφήσοντας O 26. εἰσῆλθον del. *Hu* (alii forsitan praeferant εἰσελθόντες) 28. κατηγορῆσαι OU vulgo, κατηγορήσοντες *Na* 353, corr. *Hu* 29. οὐδέ τι OU, corr. *Ca* 862 ἐξαγειοχέναι *Ur*

θέντος ἀπολογεῖσθαι διὰ τὸ καὶ πρὸς τὸν Προυσίαν πε-
πρεσβευκέναι καὶ τότε περὶ τούτων ἐξαπεστάλθαι πρὸς
τὴν σύγκλητον ὑπὸ τοῦ Φιλίππου, βραχύν τινα χρόνον ἡ 3
σύγκλητος ἐπιδεξαμένη τοὺς λόγους ἔδωκεν ἀπόκρισιν διότι
τῶν ἐπὶ Θρᾴκης τόπων, ἐὰν μὴ καταλάβωσιν οἱ πρεσβευ-
ταὶ πάντα διῳκημένα κατὰ τὴν τῆς συγκλήτου γνώμην καὶ
πάσας τὰς πόλεις εἰς τὴν Εὐμένους πίστιν ἐγκεχειρισμέ-
νας, οὐκέτι δυνήσεται φέρειν οὐδὲ καρτερεῖν παρακουο-
μένη περὶ τούτων.

Καὶ τῆς μὲν Φιλίππου καὶ Ῥωμαίων παρατριβῆς ἐπὶ 4
πολὺ προβαινούσης ἐπίστασις ἐγενήθη κατὰ τὸ παρὸν διὰ
τὴν τοῦ Δημητρίου παρουσίαν· πρὸς μέντοι γε τὴν κα- 5
θόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη τὴν εἰς τὴν
Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέσθαι. ἥ τε γὰρ 6
σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ τὸν Δημήτριον ἐμε-
τεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε δὲ καὶ τὸν Περσέα καὶ
τὸν Φίλιππον ἰσχυρῶς τῷ δοκεῖν μὴ δι' αὐτοὺς ἀλλὰ διὰ
Δημήτριον τυγχάνειν τῆς παρὰ Ῥωμαίων φιλανθρωπίας·
ὅ τε Τίτος ἐκκαλεσάμενος τὸ μειράκιον καὶ προβιβάσας 7
εἰς λόγους ἀπορρήτους οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν
αὐτὴν ὑπόθεσιν. τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν ὡς 8
αὐτίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βα-
σιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε, γράψας ἐξ
αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς τὴν Ῥώμην
μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησιμωτάτων. ταύταις 9
γὰρ ταῖς ἀφορμαῖς χρησάμενος ὁ Περσεὺς μετ' ὀλίγον
ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ.
971 Περὶ μὲν οὖν τούτων ὡς ἐχειρίσθη τὰ κατὰ μέρος, 10
ἐν τοῖς ἑξῆς δηλώσομεν· ἐπὶ δὲ τούτοις εἰσεκλήθησαν οἱ 4
παρὰ τῶν Λακεδαιμονίων πρέσβεις. τούτων δ' ἦσαν δια- (24,1)

1. *πρεσβευκέναι* O 8. *παρακρουομένης* OU, *παρακρουομένη* *Ur* II 62, corr. *Sch* 13. *τῆς οἰκείας ἀτυχίας* OU, corr. *Ur* 14. *συμβάλεσθαι* O, *συμβάλλεσθαι* *Ur*, corr. *Hu* 18. *τὴν — φιλανθρωπίαν* O
19. *ὅ τε* Ernestus pro *ὅτε* *Τίτος* Palmerius pro *τὶς* 20. *συνεβάλλετο* vulgo invito O 22. *συγκατασκευασάντων* OU, corr. *Ca* 862
23. *γράψαι* *Ur* (non O) 25. *πλεῖστον καὶ χρησιμώτατον* OU, *πλεῖστον ὠφέλιμον* (vel *ἐπιτήδειον*) *καὶ χρ.* *Ur*, corr. *Rei* 676 30. ad *Λακε-*

2 φοραὶ τέτταρες. οἱ μὲν γὰρ περὶ Λῦσιν ἥκοντες τῶν ἀρ-
χαίων φυγάδων ἐπρέσβευον, φάσκοντες δεῖν ἔχειν αὐτοὺς
3 πάσας τὰς κτήσεις ἀφ᾽ ὧν ἐξ ἀρχῆς ἔφυγον. οἱ δὲ περὶ
τὸν Ἀρέα καὶ τὸν Ἀλκιβιάδην, ἐφ᾽ ᾧ ταλαντιαίαν λαβόν-
τες κτῆσιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις
4 τῆς πολιτείας. Σήριππος δ᾽ ἐπρέσβευε περὶ τοῦ μένειν
τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπολι-
5 τεύοντο μετὰ τῶν Ἀχαιῶν. ἀπὸ δὲ τῶν τεθανατωμένων
καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν δόγματα παρ-
ῆσαν οἱ περὶ Χαίρωνα, κάθοδον αὐτοῖς ἀξιοῦντες συγχω-
ρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατασταθῆναι τοιαύτην
6 * * * ἐποιοῦντο πρὸς τοὺς Ἀχαιοὺς οἰκείους ταῖς ἰδίαις
7 ὑποθέσεσι λόγους. οὐ δυναμένη δὲ διευκρινεῖν ἡ σύγκλη-
τος τὰς κατὰ μέρος διαφοράς, προεχειρίσατο τρεῖς ἄνδρας
τοὺς καὶ πρότερον ἤδη πεπρεσβευκότας περὶ τούτων εἰς
τὴν Πελοπόννησον· οὗτοι δ᾽ ἦσαν Τίτος Καικίλιος *.
8 ἐφ᾽ οἷς γενομένων λόγων πλειόνων, ὑπὲρ μὲν τοῦ καταπο-
ρεύεσθαι τοὺς πεφευγότας καὶ τεθανατωμένους, καὶ περὶ
τοῦ μένειν τὴν πόλιν μετὰ τῶν Ἀχαιῶν, ἐγένετο πᾶσι
9 σύμφωνον. περὶ δὲ τῶν κτήσεων, πότερον δεῖ τὸ τάλαν-
τον εἰς ἑκάστους φυγάδας ἐκ τῶν ἰδίων ἐκλέξασθαι * * *
10 περὶ τούτων διημφισβήτουν πρὸς ἀλλήλους. ἵνα δὲ μὴ
πάλιν ἐξ ἀκεραίου περὶ πάντων ἀντιλέγοιεν, ἔγγραπτον
ὑπὲρ τῶν ὁμολογουμένων * * ἐφ᾽ ὃ πάντες ἐπεβάλοντο
11 τὰς ἰδίας σφραγῖδας. οἱ δὲ περὶ τὸν Τίτον βουλόμενοι

δαιμονίων in marg. add. O[1] γρ´ λακεδαιμόνων (conf. varietatem scripturae p. 1110, 25) 1. δ̅ OU λύσιν OU, λύσεως Ur I 96 ὄντες coni. Sch 4. ἀρέτ (superscripto τ), voluit ἀρέα, O ἐφῶν O 7. ἔχοντος O 9. κατὰ τὰ Ur, τὰ κατὰ O 10. Χάρωνα Ur 12. lacunam indicavit Sch ἐπορεύοντο OU, corr. Ca 863 post ἐποιοῦντο add. δὲ Ur ἕκαστοι ante οἰκείους (immo post οἰκ.) add. Sch 13. λόγοις O δὲ add. Ca 863 14. προεχειρήσατο Ur 16. Κόιντος ante Καικ. add. Ur II 63, post Καικ. add. Ἄππιος Gro 18. κατὰ πεφευγότας O, καταπεφευγόντας Ur, corr. Be 19. τοῦ Ur, τούτων O 21. εἰς ἑκάστους Sch pro εἴς τε γὰρ τοὺς (εἰς ἑκάστους τοὺς Be) lacunam indicavit Rei 677 23. ἀντιλέγοι ἐνέγγραπτον O 24. in lacuna γίνεσθαι ἐκέλευον add. Ur ἐφ᾽ ᾧ Ur ἐπεβάλλοντο Ur, ἐπέβαλλον coni. Sch, ἐπέβαλον Di (item § 15)

*καὶ τοὺς Ἀχαιοὺς εἰς τὴν ὁμολογίαν ἐμπλέξαι, προσεκαλέ-
σαντο τοὺς περὶ Ξέναρχον· οὗτοι γὰρ ἐπρέσβευον τότε* 12
*παρὰ τῶν Ἀχαιῶν, ἅμα μὲν ἀνανεούμενοι τὴν συμμαχίαν,
ἅμα δὲ τῇ τῶν Λακεδαιμονίων διαφορᾷ προσεδρεύοντες.
καὶ παρὰ τὴν προσδοκίαν ἐρωτώμενοι περὶ τῶν γραφο-* 13
972 *μένων, εἰ συνευδοκοῦσιν, οὐκ οἶδ᾽ ὅπως εἰς ἀπορίαν ἐνέ-
πεσον· δυσηρεστοῦντο μὲν γὰρ τῇ καθόδῳ τῶν φυγάδων* 14
*καὶ τῶν τεθανατωμένων διὰ τὸ γίνεσθαι παρὰ τὰ τῶν
Ἀχαιῶν δόγματα καὶ παρὰ τὴν στήλην, εὐδοκοῦντο δὲ τοῖς
ὅλοις, τῷ γράφεσθαι διότι δεῖ τὴν πόλιν τῶν Λακεδαι-
μονίων πολιτεύειν μετὰ τῶν Ἀχαιῶν. καὶ πέρας τὰ μὲν* 15
*ἀπορούμενοι, τὰ δὲ καταπληττόμενοι τοὺς ἄνδρας, ἐπε-
βάλοντο τὴν σφραγῖδα. ἡ δὲ σύγκλητος προχειρισαμένη* 16
*Κόιντον Μάρκιον πρεσβευτὴν ἐξαπέστειλεν ἐπί τε τὰ κατὰ
Μακεδονίαν καὶ τὰ κατὰ Πελοπόννησον.*

* *Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος εἰς* 5
τὴν Ῥώμην πρεσβευτής, καὶ καταλαβὼν τὸν Τίτον πρε- (24,5)
*σβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Πρου-
σίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη, νομίζων τὸν* 2
*Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν (ἐγεγόνει γὰρ αὐτῷ
συνήθης κατὰ τὸν Λακωνικὸν πόλεμον) καὶ διὰ τὴν πρὸς
τὸν Φιλοποίμενα διαφοράν, παραγενόμενον εἰς τὴν Ἑλλάδα,
χειριεῖν τὰ κατὰ τὴν Μεσσήνην πάντα κατὰ τὴν αὑτοῦ
προαίρεσιν. διὸ καὶ παρεὶς τἆλλα προσεκαρτέρει τῷ Τί-* 3
τῳ, καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας.

* *Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος ἦν οὐ μόνον κατὰ* 4
*τὴν τριβὴν ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ στρατιω-
τικὸς ἄνθρωπος, τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν* 5

---

1. *ἐκπλέξαι* O, *ἐκπλῆξαι* *Ur* vulgo, corr. *Rei* 677 3. *ἀνανευόμενοι* O 6. *ἐνέπεσε* O 7. *καὶ* ante *δυσηρ.* additum in OU del. *Ca* 863 *δυσαρεστοῦντο* O, corr. prima m. 10. *ὅλοις* O et, ut videtur, U, *ἄλλοις* *Ur* *δεῖ* add. *Ur* 12. *ἐπεβάλλοντο* *Ur* 13. *τῇ σφραγίδι* OU, corr. *Rei* 677 (*τὰς σφραγῖδας* coni. *Sch*) *προχειριζομένη* *Ur* 15. *τὰ* (post *καὶ*) om. O 16. O fol. 176r *Ur* 97; conf. Nissen. 8
25. post *ἐλπίδας* pergunt OU: *καὶ ὁ δεινοκράτης παρῆν* cet. quae vide § 14 26. P *I a* 114, Suid.: *Δεινοκράτης Μεσσήνιος οὐ μόνον* cet. 28. *ἐπέφαινε* P et Suidae codex A, *ὑπέφαινε* alii Suidae libri v. *Δεινοκρ.* et omnes v. *ῥωπικός*

6 τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός. ἔν τε γὰρ
τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν
πολὺ διέφερε τῶν ἄλλων, καὶ λαμπρὸς ἦν ἐν τοῖς κατ'
7 ἰδίαν κινδύνοις. ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν
ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε
τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις
8 φιλέραστος, περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτε-
νίσαι καὶ προϊδέσθαί τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲ παρα-
σκευάσασθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος εἰς τέλος ἀδύ-
9 νατος. καὶ τότε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ πα-
τρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν 973
ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ
καὶ κωθωνιζόμενος ἀφ' ἡμέρας καὶ τοῖς ἀκροάμασι τὰς
10 ἀκοὰς ἀνατεθεικώς. βραχεῖαν δέ τινα τῆς περιστάσεως
11 ἔμφασιν ὁ Τίτος αὐτὸν ἠνάγκασε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν
παρὰ πότον ἐν μακροῖς ἱματίοις ὀρχούμενον, παρ' αὐτὰ
μὲν ἐσιώπησε, τῇ δ' αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι
12 περὶ τῆς πατρίδος ἀξιοῦντος "ἐγὼ μέν, ὦ Δεινοκράτη,
πᾶν" ἔφη "ποιήσω τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς
δύνῃ παρὰ πότον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν
13 κεκινηκὼς ἐν τοῖς Ἕλλησιν." δοκεῖ δὲ τότε βραχύ τι συ-
σταλῆναι καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας
14 αἱρέσεως καὶ φύσεως ἀποδέδωκε. πλὴν τότε παρῆν εἰς
τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου, πεπεισμένος ἐξ ἐφόδου τὰ
κατὰ τὴν Μεσσήνην χειρισθήσεσθαι κατὰ τὴν αὐτοῦ βού-
15 λησιν. οἱ δὲ περὶ τὸν Φιλοποίμενα σαφῶς ἐπεγνωκότες
ὅτι περὶ τῶν Ἑλληνικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει
παρὰ τῆς συγκλήτου, τὴν ἡσυχίαν εἶχον, καραδοκοῦντες
16 αὐτοῦ τὴν παρουσίαν. ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπα-

---

7. *περὶ κοινῶν δὲ* Suid. 8. *ἐμφρόνως* Suid. 10. *ποτε* P Suid., corr. *Sch* *κεκινικὼς* P 11. *δεῖν* ante *ποιεῖν* add. *Be* (at *οὐδὲν ποιεῖν* idem apparet esse atque *οὐδὲν κακὸν ποιεῖν* sive *ἀδικεῖν*) 12. *προορώμενος οὐδὲν τῶν μελλόντων* om. P 14. *δέ*] *τέ* Suid. 18. *τῆς* om. *Va* (non P) *Δεινόκρατες* Polybio restituendum esse videtur 23. *τόγε παρῆν* P, *τόγε παρεῖναι* Suid., corr. *Va* inc. OU (conf. adnot. ad p. 1115, 26): *καὶ ὁ δεινοκράτης παρῆν μετὰ τοῦ τίτου εἰς τὴν ἑλλάδα πεπεισμένος* cet. 25. *ἐγχειρισθήσεσθαι* OU, *χειρωθήσεσθαι* Suid. *βούλησιν*: des. P Suid.

*κτον ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δημιουργοῖς τῶν Ἀχαιῶν,
κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, ἀντέγραψαν* 17
*αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται
διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς
ἄρχουσιν ἐπιτάττειν. τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ* 18
*μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων
φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκ-
πεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ Τίτου παρουσία καὶ
προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.*

980 * *Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν ὑπὸ* 6 (24,11)
*τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην,
ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς ἔτι παῖς ὢν
ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ. τούτους μὲν οὖν λῃσταί* 2
τινες περιπεσόντες ἐν τῷ πελάγει διέφθειραν, οἱ δὲ μετὰ 3
τούτων κατασταθέντες διεκομίσθησαν εἰς τὴν Ῥώμην.

RES PELOPONNESI.

RES MACEDONIAE.

974 * *Ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης* 7 (24,7)
*εἰς τὴν Μακεδονίαν, καὶ κομίζοντος τὰς ἀποκρίσεις ἐν
αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὐτῶν χάριν καὶ πίστιν*

1. *ἔγραφε* OU, corr. *Di* *δαμιουργοῖς* Nissen. 137 collato Liv. 32, 22, 2. 38, 30, 4 3. *ἂν γράψῃ* *Ur* pro *ἀναγράψαι* 5. *τολμόντος* O 10. O fol. 176v *Ur* 99 (ordinem eclogarum in codicibus traditum mutavit hancque eclogam post caput 9 [olim 10] transposuit *Sch*) 12. *ὅς ἐστι* O 15. *ἐκομίσθησαν* vulgo post *Sch* invitis OU
16. Nissenus p. 226—229 et 333 Livium secutus hic Bekkerianae editionis capita 8b. 9. 9a (cap. 12—14 ed. *Hu*) interponit, quo facto seriem eclogarum et Valesianarum et Vaticanarum pervertere ac miscere cogitur. At cum epitomatores tam libere a Polybii scriptura evagatos esse incredibile sit, relinquitur ut aut omnes res inde ab initio libri XXII enarratas plane alium in ordinem redigamus, aut concedamus Livium, quaecumque de Philopoemene, Hannibale, Scipione ex Polybio repetivit, ordine historiae Polybianae mutato ex posteriore loco in superiorem transtulisse (vide Liv. 39, 53, 1). Nos in hac editione et eclogarum seriem in codicibus traditam servavimus, nec de Livii narratione, excepta una illa parte de qua statim dictum est (libri 39 cap. 49—52), abscessimus. Denique quaenam ex rebus in Peloponneso gestis in hunc annum a. u. c. 570 retulerit Polybius, incertum est; sed aliquod vestigium praebeat Livius 39, 48, 6 17. Liv. 39, 53, Nissen. 229 s. 333 18. O fol. 177r *Ur* 99

εἰς τὸν Δημήτριον ἀπηρείδοντο, καὶ διὰ τοῦτον ἔφασαν
2 πάντα πεποιηκέναι καὶ ποιήσειν, οἱ μὲν Μακεδόνες ἀπε-
δέχοντο τὸν Δημήτριον, μεγάλων ὑπολαμβάνοντες ἀπολε-
3 λύσθαι φόβων καὶ κινδύνων (προσεδόκων γὰρ ὅσον οὔπω
τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπ' αὐτοὺς ἥξειν διὰ τὰς τοῦ
4 Φιλίππου παρατριβάς), ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ
ἡδέως ἑώρων τὸ γινόμενον, οὐδ' ἤρεσεν αὐτοῖς, τῷ δοκεῖν
τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ
5 δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὐτῶν χάριν. οὐ
μὴν ἀλλ' ὁ μὲν Φίλιππος ἀπεκρύπτετο τὴν ἐπὶ τούτοις
δυσαρέστησιν, ὁ δὲ Περσεὺς οὐ μόνον ἐν τῇ πρὸς Ῥω-
μαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, ἀλλὰ καὶ
περὶ τἆλλα πάντα καθυστερῶν καὶ τῇ φύσει καὶ τῇ κα-
6 τασκευῇ, δυσχερῶς ἔφερε, τὸ δὲ συνέχον ἐδεδίει περὶ τῆς
ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ διὰ τὰς προειρημέ-
7 νας αἰτίας. διὸ τούς τε φίλους ἔφθειρε τοὺς τοῦ Δημη-
τρίου * * *.
8 (24,6) * Ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρεσβευ- 973
σάντων εἰς Μακεδονίαν ἀπέβη μὲν ἀπὸ τῶν ἐπὶ Θρᾴκης
Ἑλληνίδων πόλεων ὁλοσχερῶς ὁ Φίλιππος καὶ τὰς φρου-
2 ρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ στένων, διωρ-
θώσατο δὲ καὶ τἆλλα πάντα περὶ ὧν οἱ Ῥωμαῖοι ἐπέταττον,
βουλόμενος ἐκείνοις μὲν μηδεμίαν ἔμφασιν ποιεῖν ἀλ- 974
λοτριότητος, λαμβάνειν δὲ ἀναστροφὴν πρὸς τὰς εἰς τὸν
3 πόλεμον παρασκευάς. τηρῶν δὲ τὴν προκειμένην ὑπόθε-
4 σιν, ἐξῆγε στρατιὰν ἐπὶ τοὺς βαρβάρους, διελθὼν δὲ διὰ
μέσης τῆς Θρᾴκης ἐνέβαλεν εἰς Ὀδρύσας Βέσσους καὶ Δεν-
5 θηλήτους. παραγενόμενος δὲ ἐπὶ τὴν προσαγορευομένην
Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούντων εἰς τὰς ἀκρω-
6 ρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν. μετὰ δὲ ταῦτα πᾶν
τὸ πεδίον ἐπιδραμών, καὶ τοὺς μὲν ἐκπορθήσας παρ' ὧν

---

4. *προσεδόκουν Ur* 7. *οὐδ'* O¹ in marg. *Ur*, *οὐχ* O *ἤρεσκεν Hu* *τῷ Ur*, *τὸ* O 10. *ἀλλ'* add. *Sch* *ἐπεκρύπτετο* vulgo invito O 13. *τἆλλὰ* (voluit *τἆλλα*) *Ca* 866 pro *πολλὰ* 18. N. fol. 88r *Ur* 98 21. *διορθώσατο* N 26. *δὲ* om. N 27. *βέσους* N *Δενθηλήτους Ur*, *δανθελήτους* N, *Denthelelos* Liv. 39, 53, 12

δὲ πίστεις λαβών, ἐπανῆλθε, φρουρὰν καταλιπὼν ἐν τῇ
Φιλίππου πόλει. ταύτην δὲ συνέβη μετά τινα χρόνον ἐκ- 7
πεσεῖν ὑπὸ τῶν Ὀδρυσῶν, ἀθετησάντων τὰς πρὸς τὸν βα-
σιλέα πίστεις.

RES ITALIAE.

o. u. 571 979 * Ὅτι κατὰ τὸ δεύτερον ἔτος ἡ σύγκλητος, παραγε- 9 (24,10)
νομένων πρέσβεων παρὰ Εὐμένους καὶ Φαρνάκου καὶ παρὰ
τοῦ τῶν Ἀχαιῶν ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακε-
δαίμονος ἐκπεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πό-
λιν, ἐχρημάτισε τούτοις. ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες 2
ὑπὲρ τῆς Σινωπέων ἀτυχίας. τούτοις μὲν οὖν καὶ τοῖς παρ' 3
Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ σύγκλητος ἀπε-
κρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί
τε Σινωπέων καὶ περὶ τῶν τοῖς βασιλεῦσιν ἀμφισβητου-
μένων. τοῦ δὲ Κοΐντου Μαρκίου προσφάτως ἐκ τῆς Ἑλ- 4
λάδος παραγεγονότος, καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ
περὶ τῶν ἐν Πελοποννήσῳ διασεσαφηκότος, οὐκέτι πολλῶν
προσεδεήθη λόγων ἡ σύγκλητος, ἀλλ' εἰσκαλεσαμένη καὶ 5
τοὺς ἀπὸ Πελοποννήσου καὶ Μακεδονίας πρεσβεύοντας
διήκουσε μὲν τῶν λόγων, τάς γε μὴν ἀποκρίσεις ἔδωκε καὶ
τὴν διάληψιν ἐποιήσατο τῶν πραγμάτων οὐ πρὸς τοὺς
τῶν πρεσβευτῶν λόγους, ἀλλὰ πρὸς τὴν ἀποπρεσβείαν
ἁρμοσαμένη τοῦ Μαρκίου. ὃς ὑπὲρ μὲν τοῦ Φιλίππου 6
τοῦ βασιλέως ἀπηγγέλκει διότι πεποίηκε μὲν τὰ προστατ-
τόμενα, πεποίηκε δὲ τὰ πάντα βαρυνόμενος, καὶ ὅτι λα-
βὼν καιρὸν πᾶν τι ποιήσει κατὰ Ῥωμαίων. διὸ καὶ τοῖς 7
μὲν παρὰ τοῦ Φιλίππου πρεσβευταῖς τοιαύτην ἔδωκε τὴν
ἀπόκρισιν, δι' ἧς ἐπὶ μὲν τοῖς γεγονόσιν ἐπῄνει τὸν Φί-
λιππον, εἰς δὲ τὸ λοιπὸν ᾤετο δεῖν προσέχειν αὐτὸν ἵνα

5. Liv. 40, 2, 6—3, 1, Nissen. 234. 333 6. O fol. 177v Ur 100 61 7. φαρνάκις O post Φαρνάκου add. καὶ Φιλίππου Tillmanns. 12. φαρνάου O 19. μακεδωνίας πρεσβεύονται O 26. πᾶν τί Ur, παντὶ O διότι O καὶ om. Ur 28. ἐπήθει O 29. τὸ] τὸν O

8 *μηδὲν ὑπεναντίον φαίνηται πράττων Ῥωμαίοις. περὶ δὲ
τῶν κατὰ Πελοπόννησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο
τὴν ἀπαγγελίαν διότι τῶν Ἀχαιῶν οὐ βουλομένων ἀνα-
φέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων
9 καὶ πάντα δι' ἑαυτῶν πράττειν ἐπιβαλλομένων, ἐὰν παρ-
ακούσωσι μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμ-
φασιν ποιήσωσι δυσαρεστήσεως, ταχέως ἡ Λακεδαίμων
10 τῇ Μεσσήνῃ συμφρονήσει. τούτου δὲ γενομένου μετὰ με-
γάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευγότας
11 ἐπὶ Ῥωμαίους. διὸ τοῖς μὲν ἐκ τῆς Λακεδαίμονος ἀπε-
κρίθησαν τοῖς περὶ Σήριππον, βουλόμενοι μετέωρον ἐᾶσαι
τὴν πόλιν, διότι πάντα πεποιήκασιν αὐτοῖς τὰ δυνατά,
κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν εἶναι τοῦτο τὸ πρᾶγμα
12 πρὸς αὐτούς. τῶν δὲ Ἀχαιῶν παρακαλούντων, εἰ μὲν δυ-
νατόν ἐστιν, βοήθειαν αὐτοῖς πέμψαι κατὰ τὴν συμμαχίαν
ἐπὶ τοὺς Μεσσηνίους, εἰ δὲ μή, προνοηθῆναι ἵνα μηδεὶς
τῶν ἐξ Ἰταλίας μήθ' ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην
13 εἰσαγάγῃ, τούτων μὲν οὐδενὶ προσεῖχον, ἀπεκρίθησαν δὲ
διότι οὐδ' ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ Ἀργείων
ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυμάζειν ἐὰν
14 μὴ πρὸς αὐτοὺς ἡγῶνται. ταύτην δὲ τὴν ἀπόκρισιν ἐκθέ-
μενοι, κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνε-
κεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας,
λοιπὸν τοὺς πρεσβευτὰς παρακατεῖχον, καραδοκοῦντες τὰ
15 κατὰ τὴν Μεσσήνην, πῶς προχωρήσει τοῖς Ἀχαιοῖς. καὶ
τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.*

RES MACEDONIAE.

10 (24,8) * *Ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μακε-
δονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ κακῶν ἐνέ-*

3. *ἐπαγγελίαν* OU, corr. *Rei* 678 7. *λακεδαιμόνων* O 9. *καταφεύγοντας* coni. *Sch* 10. *ἐπὶ ῥωμαίοις διότι τοῖς* O 10. 11. *ἀπεκρίθη ἑαυτοῖς περὶ* O 13. *πρᾶγμα Ur* pro *πρόσταγμα* 17. *σῖτον Ur*, *αἰτοῦ* O 18. *εἰσαγαγεῖν — οὐδὲν προσέχειν* OU, corr. *Ur* 21. post *ἡγῶνται* add. *τοῦτ' εἶναι Rei* 678 23. *τῶν ἀρχαίων* O 27. Liv. 40, 3—16, 3, Nissen. 234 s. 333 28. P *Va* 117

975 πεσε καὶ πολλῆς ἐπιστάσεως καὶ μνήμης ἀξία. καθάπερ 2
γὰρ ἂν εἰ δίκην ἡ τύχη βουλομένη λαβεῖν ἐν καιρῷ παρ᾽
αὐτοῦ πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν
εἰργάσατο κατὰ τὸν βίον, τότε παρέστησέ τινας ἐρινῦς
καὶ ποινὰς καὶ προστροπαίους τῶν δι᾽ ἐκεῖνον ἠτυχηκότων,
οἳ συνόντες αὐτῷ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν τοιαύτας 3
ἔλαβον παρ᾽ αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλιπεν, ὡς
καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροι-
μίαν ἔστι δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ καταφρονεῖν
ἀνθρώπους ὑπάρχοντας. πρῶτον μὲν γὰρ αὐτῷ ταύτην 4
παρεστήσαντο τὴν ἔννοιαν, ὅτι δεῖ, μέλλοντα πολεμεῖν
πρὸς Ῥωμαίους, ἐκ τῶν ἐπιφανεστάτων καὶ παραθαλατ-
τίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας μετὰ τέκνων καὶ
γυναικῶν ἀναστάτους ποιήσαντα μεταγαγεῖν εἰς τὴν νῦν
μὲν Ἠμαθίαν τὸ δὲ παλαιὸν Παιονίαν προσαγορευομένην,
πληρῶσαι δὲ καὶ Θρᾳκῶν καὶ βαρβάρων τὰς πόλεις, ὡς 5
βεβαιοτέρας αὐτῷ τῆς ἐκ τούτων πίστεως ὑπαρξούσης κατὰ
τὰς περιστάσεις. οὗ συντελουμένου, καὶ τῶν ἀνθρώπων 6
ἀνασπάστων γινομένων, τηλικοῦτο συνέβη γενέσθαι πένθος
καὶ τηλικοῦτον θόρυβον ὥστε δοριάλωτον δοκεῖν ἅπασαν
γίνεσθαι. ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατὰ 7
τοῦ βασιλέως, οὐκέτι λάθρᾳ μόνον ἀλλὰ καὶ φανερῶς.
μετὰ δὲ ταῦτα βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι 8
μηδὲ δυσμενὲς μηδὲν ἀπολιπεῖν τῇ βασιλείᾳ, ἔγραψε τοῖς
ἐπὶ τῶν πόλεων διατεταγμένοις, ἀναζητήσασι τοὺς υἱοὺς
καὶ τὰς θυγατέρας τῶν ὑπ᾽ αὐτοῦ Μακεδόνων ἀνῃρημένων,

2. *ἐν* add. *Va*, *ἐνὶ Rei* 757 4. *κατὰ τὸν βίον τότε* om. Suid. v. *ποινή* *παρέστησέ* P, *παρέστησαν αὐτῷ* Suid., *παρέστησεν αὐτῷ Sch* *ἐρινῦς* P et Suidae cod. A pr. m., *ἐριννῦς Va* cum reliquis Suidae libris 6. inc. M *Ma* 415 *Hey* 60, 24: *Οἳ συνόντες τῷ φιλίππῳ τοιαύτας ἔλαβον* cet. *μεθημέρα* P, corr. *Va* 7. *ἐξέλειπεν* MP, corr. *Va* 9. *ἔστι* MP Suid. v. *δίκης ὀφθαλμός*, *ἔστι τις* Suid. h. v. hexametri initium perturbans *δεῖ* MP, om. Suid. v. *δίκης ὀφθ.* et *ἔστι τις* 10. *ὑπάρχοντας*: des. M 11. *παρέστησαν* coni. *Be* *εννοιαν* (sine spir. et acc.) P, corr. *Va* 14. *μὲν* ante *εἰς* additum in P del. *Be* 16. *δὲ* add. *Va* 21. *γίνεσθαι τὴν παραλίαν* coni. *Be* 24. *ἀπολείπειν* Suid. v. *ὑποκαθέσθαι* *τῇ βασιλείᾳ* Suid. (cum hiatu), *τῆι βασιλέως* P (quaedam omissa esse censet *Ben* 287) 25. *ἀναζητῆσαι* vulgo invito P.

9 εἰς φυλακὴν ἀποθέσθαι, μάλιστα μὲν φέρων ἐπὶ τοὺς
περὶ Ἄδμητον καὶ Πύρριχον καὶ Σάμον καὶ τοὺς μετὰ
10 τούτων ἀπολομένους· ἅμα δὲ τούτοις συμπεριέλαβε καὶ
τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ βασιλικὸν πρόσταγμα
τοῦ ζῆν ἐστερήθησαν, ἐπιφθεγξάμενος, ὥς φασι, τὸν
στίχον τοῦτον,

νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει.

11 ὄντων δὲ τῶν πλείστων ἐπιφανῶν διὰ τὰς τῶν πατέρων
προαγωγάς, ἐπιφανῆ καὶ τὴν τούτων ἀτυχίαν συνέβαινε 976
12 γίνεσθαι καὶ παρὰ πᾶσιν ἐλεεινήν. τρίτον δ' ἡ τύχη δρᾶ-
μα κατὰ τὸν αὐτὸν καιρὸν ἐπεισήγαγε τὸ κατὰ τοὺς υἱούς,
13 ἐν ᾧ τῶν μὲν νεανίσκων ἀλλήλοις ἐπιβουλευόντων, τῆς δ'
ἀναφορᾶς περὶ τούτων ἐπ' αὐτὸν γινομένης, καὶ δέον δια-
λαμβάνειν ποτέρου δεῖ γίνεσθαι τῶν υἱῶν φονέα καὶ πό-
τερον αὐτῶν δεδιέναι μᾶλλον κατὰ τὸν ἑξῆς βίον, μὴ γη-
ράσκων αὐτὸς πάθῃ τὸ παραπλήσιον, ἐστροβεῖτο νύκτωρ
14 καὶ μεθ' ἡμέραν περὶ τούτων διανοούμενος. ἐν τοιαύταις
δ' οὔσης ἀτυχίαις καὶ ταραχαῖς τῆς αὐτοῦ ψυχῆς, τίς οὐκ
ἂν εἰκότως ὑπολάβοι θεῶν τινων αὐτῷ μῆνιν εἰς τὸ γῆρας
κατασκῆψαι διὰ τὰς ἐν τῷ προγεγονότι βίῳ παρανομίας;
15 τοῦτο δ' ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν ἑξῆς ῥηθησομένων.
16 * Καὶ διὰ ταῦτα τῆς ψυχῆς οἱονεὶ λυττώσης αὐτοῦ
καὶ τὸ κατὰ τοὺς υἱοὺς νεῖκος ἅμα τοῖς προειρημένοις
ἐξεκαύθη, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ
σκηνὴν ἐν ἑνὶ καιρῷ τὰς τούτων συμφοράς.

3—7. M *Ma* 415 *Hey* 64, 28: *Ὅτι φίλιππος ὁ μακεδόνων βασιλεὺς πολλοὺς τῶν μακεδόνων ἀνελὼν καὶ τοὺς υἱοὺς αὐτὸν* (voluit *αὐτῶν*) *ἐπανεῖλεν, ὥς φασι, τὸν στίχον τοῦτον εἰπών· νήπιος — καταλείπει*, Suid.: *Φίλιππος ὁ Μακεδὼν πολλοὺς τοῦ ζῆν ἐστέρησε καὶ τοὺς υἱέας ὕστερον συμπεριέλαβεν, ἐπιφθεγξάμενος τὸν στίχον τοῦτον· νήπιος — καταλείπει* (similiter idem v. *νήπιος*) 7. Stasinus apud Clement. Alex. strom. 6 p. 451 ed. Sylburg. (p. 625c ed. Colon.) *καταλίπει* P 9. *παραγωγὰς* P, corr. Wesselingius ad Diodor. tom. II p. 304 14. *ποτέρου Rei* 758 pro *πότερον* 20. *παραγεγονότι* P, corr. *Rei* 758 21. post *ῥηθησομένων* add. *Va ζήτει ἐν τῷ περὶ παραδόξων* (om. P, nisi forte haec nota Wollenbergium latuit) 22. M *Ma* 415 *Hey* 64, 31: haec continuo sequuntur breviorem eclogam, quae modo ad vs. 3—7 adscripta est, et partim congruunt cum superiore ecloga (vide § 12) 24. *ὥσπερ* ante *ἐπὶ* repetit M, del. Geelius

* Ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ κα- 17
θαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις.
* Ὅτι "δεῖ μὴ μόνον ἀναγινώσκειν τὰς τραγῳδίας καὶ 11
τοὺς μύθους καὶ τὰς ἱστορίας, ἀλλὰ καὶ γινώσκειν καὶ (24,6a)
συνεφιστάνειν ἐπὶ τοῦτο τὸ μέρος. ἐν οἷς ἅπασιν ἔστιν 2
εὑρεῖν, ὅσοι μὲν τῶν ἀδελφῶν εἰς τὴν πρὸς ἀλλήλους
ὀργὴν καὶ φιλονεικίαν ἐμπεσόντες ἐπὶ πολὺ προύβησαν,
ἅπαντας τοὺς τοιούτους οὐ μόνον σφᾶς ἀπολωλεκότας
ἀλλὰ καὶ βίον καὶ τέκνα καὶ πόλεις ἄρδην κατεστραφότας,
ὅσοι δὲ μετρίως ἐζήλωσαν τὸ στέργειν αὐτοὺς καὶ φέρειν 3
τὰς ἀλλήλων ἀγνοίας, τούτους ἅπαντας σωτῆρας γεγονότας
ὧν ἀρτίως εἶπον καὶ μετὰ τῆς καλλίστης φήμης καὶ δόξης
βεβιωκότας. καὶ μὴν ἐπὶ τοὺς ἐν τῇ Λακεδαίμονι βασι- 4
λεῖς πολλάκις ὑμᾶς ἐπέστησα, λέγων ὅτι τοσοῦτον χρόνον
διατηρήσαιεν τῇ πατρίδι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ὅσον
πειθαρχοῦντες ὥσπερ γονεῦσι τοῖς ἐφόροις ἠνείχοντο συμ-
βασιλεύοντες ἀλλήλοις. ὅτε δ' ἀφροντιστήσαντες εἰς μο- 5
ναρχίαν τὰ πράγματα μετέστησαν, τότε πάντων ἅμα τῶν
κακῶν πεῖραν ἐποίησαν λαβεῖν τὴν Σπάρτην. τὸ δὲ τε- 6
λευταῖον ὡσανεὶ κατ' ἔνδειξιν ὑμῖν λέγων καὶ τιθεὶς
ἐναργῶς ὑπὸ τὴν ὄψιν διετέλουν τούτους τοὺς περὶ τὸν
Εὐμένη καὶ τὸν Ἄτταλον, ὅτι παραλαβόντες οὗτοι μικρὰν 7
977 ἀρχὴν καὶ τὴν τυχοῦσαν ηὐξήκασι ταύτην ὥστε μηδεμιᾶς
εἶναι καταδεεστέραν, δι' οὐθὲν ἕτερον ἢ διὰ τὴν πρὸς αὐ-
τοὺς ὁμόνοιαν καὶ συμφωνίαν καὶ τὸ δύνασθαι καταξίωσιν
ἀλλήλοις διαφυλάττειν. ὧν ὑμεῖς ἀκούοντες οὐχ οἷον εἰς 8
νοῦν ἐλαμβάνετε, τὸ δ' ἐναντίον ἠκονᾶτε, ἐμοὶ δοκεῖ, τοὺς
κατ' ἀλλήλων θυμούς."

1. Suid. v. *ἐναγίζων*; conf. Liv. 40, 6, 1—3 *Ξανθικῷ μηνὶ Va* adnot. in Polyb. p. 36 *Μακεδόνι* Suid., corr. *Va* 210 3. M *Ma* 415 *Hey* 65, 2 5. 6. *ἐν ᾧ ἅπασιν ἔστιν ὁρᾶν* Geelius 6. *ὡς* ante *ὅσοι* in M additum delet idem (an fuit olim *ὁπόσοι*?) 9. *κατεστροφότας* Geelius, *κατεσκαφότας* Eberhardus observat. Polyb. p. 35 extr., *ἀνατετροφότας* Cobetus Mnemos. XI 31 13. post *βεβιωκότας* clausulae nota est in M, quasi a *καὶ μὴν* cet. nova ecloga incipiat; sed continuo haec ab epitomatore exscripta esse docet Livius 40, 8, 11. 12. 15. *διατηρησασῶν* M, *διετήρησαν Ma* vulgo, corr. *Hu* 17. *δὲ φονεύ | σαντες* M, *δὲ φρονήσαντες* legit *Ma*, *δὲ καταφρονήσαντες* Spengelius apud *Hu* quaest. II 18, corr. *Hu* 19. *τὸ δὲ* Geelius pro *τό τε* 25. *κα | τ' ἀξίαν ἐν* M, *εὐταξίαν ἐν* Geelius, corr. *Ben* 287 27. *δοκεῖν Di*

RES PELOPONNESI.

12 (24,8b) * *Ὁ δὲ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρω-*
στίας τὰ δὲ ὑπὸ τῆς ἡλικίας βαρυνόμενος· εἶχε γὰρ ἑβ-
2 *δομηκοστὸν ἔτος. διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συν-*
ηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγάλην πόλιν
αὐθημερόν.

3 * *Ὅτι Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς συλλη-*
φθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, ἀνὴρ γενόμενος
οὐδενὸς τῶν πρὸ τοῦ κατ' ἀρετὴν δεύτερος, τῆς τύχης
μέντοι γ' ἥττων, καίτοι δόξας ἐν παντὶ τῷ πρὸ τοῦ βίῳ
4 *συνεργὸν ἐσχηκέναι ταύτην. ἀλλά μοι δοκεῖ κατὰ τὴν κοι-*
νὴν παροιμίαν εὐτυχῆσαι μὲν ἄνθρωπον ὄντα δυνατόν,
5 *διευτυχῆσαί γε μὴν ἀδύνατον. διὸ καὶ μακαριστέον τῶν*
προγεγονότων οὐχ ὡς διευτυχηκότας τινάς (τίς γὰρ ἀνάγκη
ψευδεῖ λόγῳ χρωμένοις ματαίως προσκυνεῖν τὴν τύχην;)
6 *ἀλλὰ τοὺς ὡς πλεῖστον χρόνον ἐν τῷ ζῆν ἵλεων ἔχοντας*
ταύτην, κἂν ποτε μετανοῇ, μετρίαις περιπεσόντας συμ-
φοραῖς.

7 * *Μετὰ δὲ . . . . Λυκόρταν, ὃς ἦν οὐδὲν ἥττων*
τούτου.

8 (24,9) * *Ὅτι Φιλοποίμην τετταράκοντα ἔτη συνεχῶς φιλο-*
δοξήσας ἐν δημοκρατικῷ καὶ πολυειδεῖ πολιτεύματι, πάντῃ
9 *πάντως διέφυγε τὸν τῶν πολλῶν φθόνον, τὸ πλεῖον οὐ*
πρὸς χάριν ἀλλὰ μετὰ παρρησίας πολιτευόμενος, ὃ σπα- 978
νίως ἂν εὕροι τις γεγονός.

---

1. Liv. 39, 49—52, Diodor. 29, 21—24 ed. Bekk., Appian. Syr. 11, Plut. Flamin. 20 (Philop. 18—21); praeterea vide adnot. ad p. 1117, 16
2. Suid. v. *βαρυνόμενος*: *Ὁ δὲ — ἔτος*, idem v. *διαβιασάμενος*: *διαβ. — αὐθημερόν*; conf. Plut. Philop. 18   5. *Μεγαλόπολιν* Suid., corr. *Be*   7. M *Ma* 417 *Hey* 65, 24   8—11. P *Va* 121: *Ὅτι φιλοποίμην ὁ τῶν ἀχαιῶν στρατηγὸς ἀνὴρ ἦν τῶν καταρετὴν προ τοῦ οὐδενὸς δεύτερος· τῆς τύχης μέντοι γ' ἥττων· μετὰ δὲ* cet. (vide § 7)
9. *προ τοῦ* P, *πρὸ αὐτοῦ* M   15. *χρωμένους* Spengelius apud *Hu* quaest. II 18   16. *ἵλεω* M, corr. *Ben* 288   17. *μετρίως* M, corr. *Be*   19. P *Va* 121; haec continuo sequuntur glossam quae ad vs. 8—11 adscripta est   *μετὰ δὲ τοῦτον Λυκόρτας Va* (in P octo fere litterae evanuerunt)   21. P *Va* 121   *συνήθως* P, corr. *Va*   25. *ἂν* post *τις* repetit *Va* (non P)

* Ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον τοῦ γε- 13
γονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ (24,9)
τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγματικὸν τρόπον·
ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά 2
τε ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν
ἀλλοφύλοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ
παραδόξους ἐπιβολάς, ὑπ' οὐθενὸς οὔτ' ἐπεβουλεύθη τὸ
παράπαν οὔτ' ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνησάν-
των καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας.

* Ὅτι Πόπλιος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πο- 14
λιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις (24,9)
εὔνοιαν παρὰ δὲ τῷ συνεδρίῳ πίστιν, ὥστ' ἐν μὲν τῷ 2
δήμῳ κρίνειν τινὸς ἐπιβαλομένου κατὰ τὰ Ῥωμαίων ἔθη,
καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν
εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ δήμῳ τῶν 3
Ῥωμαίων οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνη-
λίου Σκιπίωνος, δι' ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν
ἔχουσιν οἱ κατηγοροῦντες. ὧν ἀκούσαντες οἱ πολλοὶ παρα- 4
χρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες
τὸν κατηγοροῦντα μόνον.

* Ὅτι Πόπλιος ἐν τῷ συνεδρίῳ χρείας ποτὲ χρημά- 5
των οὔσης εἴς τινα κατεπείγουσαν οἰκονομίαν, τοῦ δὲ τα- (24,9a)
μίου διά τινα νόμον οὐ φάσκοντος ἀνοίξειν τὸ ταμιεῖον
κατ' ἐκείνην τὴν ἡμέραν, αὐτὸς ἔφη λαβὼν τὰς κλεῖς ἀνοί-
ξειν· αὐτὸς γὰρ αἴτιος γεγονέναι τοῦ κλείεσθαι τὸ τα- 6
μιεῖον. πάλιν δέ ποτε λόγον ἀπαιτοῦντός τινος ἐν τῷ 7
συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε παρ' Ἀντιόχου πρὸ τῶν

---

1. Suid. v. Ἀννίβας τοῦ add. *Hu* 2. τὸν ἄνδρα τοῦτον] Hannibalem 4. ιζ̅ Suid. 4–9. P. *Va* 121: Ὅτι ἀννίβας ἑπτακαίδεκα ἔτη μείνας ἐν τοῖς ὑπαίθροις καὶ πλείστοις ἀλλοφύλοις καὶ ἑτερογλώττοις ἀνδράσι χρησάμενος πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐλπίδας, ὑπ' οὐθενὸς οὔτ' ἐπεβουλεύθη τὸ παράπαν οὔτ' ἐγκατελείφθη ὑπὸ τῶν συστρατευομένων. 7. οὐδενὸς Suid. 7. 8. οὔτ' ἐπεβουλεύθη τὸ παράπαν οὔτ' recepta sunt ex P, pro quibus ἑκουσίως habet Suid. 10. P *Va* 121, Suid.: Πόπλιος. οὗτος φιλοδοξήσας cet.
12. μὲν om. Suid. 13. ἐπιβαλλομένου P Suid., corr. *Be* 14. πολλὰ Suid., πολλὰ μὲν P 21. M *Ma* 417 *Hey* 66, 2 23. 25. ταμεῖον M, corr. *Na* 350 25. κλείεσθαι M (κλεῖσθαι legit *Ma*), κεκλεῖσθαι *Be* (at vide Diodor. 29, 24)

*συνθηκῶν εἰς τὴν τοῦ στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν
ἔφη τὸν λογισμόν, οὐ δεῖν δ' αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον.
8 τοῦ δ' ἐπικειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελ-
φὸν ἐνεγκεῖν, κομισθέντος δὲ τοῦ βυβλίου, προτείνας αὐτὸ
καὶ κατασπαράξας πάντων ὁρώντων τὸν μὲν ἀπαιτοῦντα
9 τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε, τοὺς δ' ἄλλους ἤρετο
πῶς τῶν μὲν τρισχιλίων ταλάντων τὸν λόγον ἐπιζητοῦσι,
πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου
καὶ πεντακισχιλίων, ὧν παρ' Ἀντιόχου λαμβάνουσιν, οὐκ-
10 έτι ζητοῦσι πῶς εἰσπορεύεται καὶ διὰ τίνων, οὐδὲ πῶς 979
τῆς Ἀσίας καὶ τῆς Λιβύης, ἔτι δὲ τῆς Ἰβηρίας κεκυριεύ-
11 κασιν. ὥστε μὴ μόνον καταπλαγῆναι πάντας, ἀλλὰ καὶ
τὸν ζητήσαντα τὸν λόγον ἀποσιωπῆσαι.
12 Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω τῆς τε τῶν μετηλλαχό-
των ἀνδρῶν εὐκλείας ἕνεκεν καὶ τῆς τῶν ἐπιγινομένων παρ-
ορμήσεως πρὸς τὰ καλὰ τῶν ἔργων.
15 (25,3a) * Οὐδέποτε δὲ ἐγὼ συντίθεμαι τὴν γνώμην τοῖς ἐπὶ 984
τοσοῦτον διατιθεμένοις τὴν ὀργὴν εἰς τοὺς ὁμοφύλους
ὥστε μὴ μόνον τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν
πολεμίων, ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατεσκευασμένα
2 διαφθείρειν, μηδὲ μεταμελείας καταλιπόντας τόπον. ἀλλά 985
3 μοι δοκοῦσι μεγαλείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες· καθ'
ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους
λυμαινόμενοι τὴν χώραν καὶ παραιρούμενοι πάσας οὐ μό-
νον τὰς κατὰ τὸ παρὸν ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον ἐλπί-
δας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦτον ἀπο-*

---

1. *εἰς* omissum in M add. *Ma* 2. *τὸν λογισμόν Hu* e Diodoro 29, 24, *τὸν λόγον* M, del. *Na* 122 *λόγον* alterum quoque del. *Na* 4. *βιβλίου* legerunt *Ma* et *Hey* 5. *κατασπαράξας* M (idem coniecerat Orellius ind. lect. acad. Turic. a. 1834 p. 6), *καταπράξας* legerat *Ma* 6. *εἴρετο* M, corr. Luchtius 9. *παρ' αντι | λαμβάνουσιν* M, corr. *Ma* 11. *κεκυρίευκεν* | incerto exitu M, corr. *Ma* 12. *καταπλαγῆναι πάντας*] minusculis litteris in M superscriptum est *νεωτέροις* 13. *τὸν αἰτήσαντα Hu* 15. *ἐπιγενομένων παραι | νέσεως* legerat *Ma* 17. M *Ma* 418 *Hey* 66, 20: *Ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν ὑπεναντίων· φησὶ γὰρ ὁ πολύβιος· οὐδέποτε* cet. *συντίθεμαι Ma, συντ . . |* M 21. *καταλείποντας Na* 349 24. *παραιτούμενοι* M, corr. Geelius

*θηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι τὴν πρὸς
αὐτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων.*

980 ** Ὅτι ὁ Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς τοὺς* 16
Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ. — Πάλαι μὲν οἱ (24,12) 2
*Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνου τοὺς προε-
στῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι,
πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ, καὶ λέγειν ὅτι δεῖ
πρεσβεύειν ὑπὲρ διαλύσεως. οἱ μὲν οὖν περὶ τὸν Δεινο-* 3
κράτην οὐκέτι δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ
981 *τὸ περιέχεσθαι * * * τοῖς πράγμασιν εἴξαντες ἀνεχώρη-
σαν εἰς τὰς ἰδίας οἰκήσεις· οἱ δὲ πολλοὶ παρακληθέντες* 4
*ὑπό τε τῶν πρεσβυτέρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας πρε-
σβευτῶν, οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς διαλύ-* 5
*σεις, Ἐπαίνετος καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέ-
τυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς
διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς καὶ τού-
τους ἐξέπεμψαν, δεόμενοι τυχεῖν συγγνώμης ἐπὶ τοῖς ἡ-
μαρτημένοις. ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν παραλαβὼν* 6
*τοὺς συνάρχοντας, καὶ διακούσας τῶν παραγεγονότων, μίαν
ἔφη Μεσσηνίοις πρὸς τὸ ἔθνος εἶναι διάλυσιν, ἐὰν τοὺς* 7
*μὲν αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναι-
ρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων
ἐπιτροπὴν δῶσι τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξων-
ται παραχρῆμα φυλακήν. ἀναγγελθέντων δὲ τούτων εἰς* 8
*τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς
αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι
καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δει-
νὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν ὑπὲρ
τῶν ὅλων ἐπιτροπήν. τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν* 9
*περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ προτεινό-
μενα. τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν ὁ στρατηγὸς* 10

---

2. *ἐξαμαρτώντων* M 3. O fol. 179r *Ur* 102 10. versus archetypi excidisse videtur, cuius pars fuerit *τῇ . . . . ὑποψίᾳ* vel *ἀπεχθείᾳ* 11. *γρ' ἰδίας* O[1] in marg., *οἰκείας* O in contextu 19. *διακούων* O 20. *πρὸς* om. O 20. 21. *τοὺς μὲν Be* pro *μὲν τοὺς* 23. *ἐκδέξωνται* OU, *ἐσδέξωνται Rei* 678 24. *ἀγγελθέντων* O 27. *πείθεσθαι* O 30. *τὰ προτ.*] *ταπεινόμενα* O

11 τοὺς πελταστὰς εἰς αὐτὴν παρήγαγεν· μετὰ δὲ ταῦτα προσ-
λαβὼν τοὺς ἐπιτηδείους ἐκ τοῦ στρατοπέδου παρῆλθεν
εἰς τὴν πόλιν, καὶ συναγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ
πρέποντα τοῖς ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμετα-
12 μέλητον αὐτοῖς ἔσεσθαι τὴν πίστιν. τῆς μὲν οὖν ὑπὲρ
τῶν ὅλων διαλήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιή-
σατο (καὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συν-
άγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευ-
13 τέραν σύνοδον), τῶν δὲ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον
τοῦ παρ' αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλοποίμενα,
τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ
τοῦ ζῆν.

17 (25,1) * Ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὐτῶν ἄγνοιαν εἰς τὴν 982
ἐσχάτην παραγενόμενοι διάθεσιν, ἀποκατέστησαν εἰς τὴν
ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολιτείας διὰ τὴν Λυκόρτα
2 καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν. ἡ δ' Ἀβία καὶ Θουρία
καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης
ἐχωρίσθησαν, ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχε τῆς
3 κοινῆς συμπολιτείας. Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον
κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα
λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως, ἄλλην ἔδωκαν
τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι πρό-
νοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθ' ὅπλα
4 μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην. ἐξ οὗ καταφανεῖς
ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσι τοῦ τὰ μὴ λίαν
ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρο-
ρᾶν, ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων
τὴν ἀναφορὰν ἐφ' ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττε-
5 σθαι μετὰ τῆς αὐτῶν γνώμης. εἰς δὲ τὴν Λακεδαίμονα
παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομι-
ζόντων τὴν ἀπόκρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν
μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην, συνῆγε τοὺς

---

7. *συναγάγεσθαι* (sic) *Ur* 10. *παρ' αὐτοῦ* O 11. *ἐπέταττε* O 13. O fol. 180v *Ur* 103 17. *φαρᾶ* OU, corr. *Sch* 18. *ἰδία* OU, *ἰδίαν Ur* *δὲ* add. *Ur* 19. *καινῆς* OU, corr. *Ca* 870 23. *πεποιηκέναι* U, unde *πεποιήκασι Ur* 27. *τῷ*] *τὸ* O

πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἀθροισθέντων δὲ 6
τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι
τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν, φάσκων Ῥωμαίους μὲν 7
ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν
ὑπὲρ τῆς πόλεως ταύτης (ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν
μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων πρὸς αὐ-
τούς), τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν 8
βούλεσθαι σφίσι μετέχειν τῆς συμπολιτείας. διὸ παρεκά- 9
λει προσδέχεσθαι τὴν πόλιν· εἶναι γὰρ τοῦτο κατὰ δύο
τρόπους συμφέρον, καθ' ἕνα μὲν ὅτι τούτους μέλλουσι
983 *προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος*
πίστιν, καθ' ἕτερον δὲ διότι τῶν ἀρχαίων φυγάδων τοὺς 10
ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ
ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλ' ἑτέρων αὐτοὺς ἐκ-
κεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαι-
ρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ
τῆς τῶν θεῶν προνοίας· ὁ μὲν οὖν Λυκόρτας ταῦτα καὶ 11
τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι
τὴν πόλιν· ὁ δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπει- 12
ρῶντο τοῖς φυγάσι, καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συν-
επιθέσθαι τοῖς ἐκπεπτωκόσιν, μηδὲ δι' ὀλίγους ἀνθρώπους
συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς
πατρίδος ἐκβεβληκόσιν. τοιαῦτα μὲν ἦν τὰ ῥηθέντα παρ' 18
ἑκατέρων· οἱ δ' Ἀχαιοὶ διακούσαντες ἀμφοτέρων ἔκριναν (25,2)
προσλαβέσθαι τὴν πόλιν, καὶ μετὰ ταῦτα στήλης προγρα-
φείσης συνεπολιτεύετο μετὰ τῶν Ἀχαιῶν ἡ Σπάρτη, προσ- 2
δεξαμένων τῶν ἐν τῇ πόλει τούτους τῶν ἀρχαίων φυγάδων,
ὅσοι μηδὲν ἐδόκουν ἀγνωμόνως πεποιηκέναι κατὰ τοῦ τῶν
Ἀχαιῶν ἔθνους. οἱ δ' Ἀχαιοὶ ταῦτα κυρώσαντες πρεσβευ- 3
τὰς ἀπέστειλαν εἰς τὴν Ῥώμην τοὺς περὶ Βίππον τὸν Ἀρ-

---

2. *ἐδίδου* OU, corr. *Na* 255 3. *τὴν Σπάρτην* add. *Ur* 6. *πρὸς* *Rei* 678 pro *εἰς* 9. *γὰρ* om. O *κατὰ β̄* O 10. *μέλλουσι* add. *Sch* (sed graviore corruptela haec et proxima laborare videntur) 14. *ἑτέρους αὐτῶν* coni. *Ur* *ἐκκεκληκότων* O, *ἐκκεκλικότων* U, corr. *Sch* 23. *ἦν*] *οὖν* OU, *οὖν ἦν* *Rei* 680 vulgo 28. *τοῦ* om. O 30. *βήϊπον* O, *Εὔιππον* *Rei* 680 (sed conf. p. 1131, 4. 20)

4 *γεῖον, διασαφήσοντας τῇ συγκλήτῳ περὶ πάντων. ὁμοίως
δὲ καὶ Λακεδαιμόνιοι τοὺς περὶ Χαίρωνα κατέστησαν.
5 ἐξαπέστειλαν δὲ καὶ οἱ φυγάδες τοὺς περὶ Κλῆτιν Δια-
κτόριον τοὺς καταστησομένους ἐν τῇ συγκλήτῳ πρὸς τοὺς
παρὰ τῶν Ἀχαιῶν πρεσβευτάς.*

RELIQUIAE LIBRI XXIV.

RES ITALIAE.

1 (25,2,6) * *Εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρεσβευτῶν* a. u. 572
παρά τε τῶν ἐκ Λακεδαίμονος φυγάδων καὶ παρὰ τῶν 983
*Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρ' Εὐμένους καὶ παρ' Ἀρια-
ράθου τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου,*
2 *τούτοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος. βραχεῖ δὲ χρόνῳ
πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν,
οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνε-
στηκότα πόλεμον, καὶ διασεσαφηκότων περί τε τῆς Εὐ-
μένους μετριότητος ἐν πᾶσι καὶ περὶ τῆς Φαρνάκου πλεον-*
3 *εξίας καὶ καθόλου τῆς ὑπερηφανίας, οὐκέτι πολλῶν προσ-
εδεήθη λόγων ἡ σύγκλητος, διακούσασα τῶν παραγεγο-* 984
*νότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς
φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων τοῖς*
4 *προειρημένοις. μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος
φυγάδων εἰσπορευθέντων, καὶ τῶν ἐκ τῆς πόλεως ἅμα
τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως*

---

1. *συγκλήτως* O 2. *χάρωνα* OU, corr. *Sch* auctore *Rei* 677 3. *καὶ* om. O *τοὺς περὶ* add. *Ur* *κλῆσιν* O, sed *τιν* superscripsit pr. m. 5. fortasse ad librum XXIII referendum est Stephani Byz. fragmentum v. *Γαλάδραι: Λυκόφρων "καὶ Γαλαδραῖον πέδον". τὸ κτητικὸν ἔδει Γαλαδραϊκόν. Πολύβιος δὲ ἐν τῷ γ'* (*ιγ'* vel *κγ' Sch*) *Γαλαδρικόν φησι* 6. libro XXIV Polybius res annis 572. 573. 574 gestas comprehendit 7. Liv. 40, 20, 1–4, Nissen. 235. 333 8. O fol. 182r *Ur* 105 (haec continuo sequuntur libri superioris partem extremam; conf. *Sch* tom. VII p. 554 s. 9. *καὶ παρὰ*] *παρὰ δὲ* O, *παρά τε* coni. *Sch* 11. *φαρνα* cum ambigua nota compendii O 13. *Μάρκιον Ur* 14. *εὐμένη* O *φαρνάκη* O, *Φαρνάκει Ur* 16. *τῆς φαρᾶ* O 20. *φιλοτιμώτερον* OU, corr. *Sch* in lexico p. 651 *τοῖς* om. O

οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων, τοῖς δὲ φυγάσιν ἐπ- 5
ηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ τοῦ κατελ-
θεῖν αὐτοὺς εἰς τὴν οἰκείαν. μετὰ δέ τινας ἡμέρας εἰσ- 6
πορευθέντων τῶν περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπε-
στάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούντων περὶ τῆς
Μεσσηνίων ἀποκαταστάσεως, οὐθενὶ δυσαρεστήσασα περὶ 7
τῶν οἰκονομουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως
τοὺς πρεσβευτάς.

RES PELOPONNESI.

* *Ὅτι κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώ-* 2 (25,3)
μης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων, καὶ κομιζόντων
παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προ-
νοηθῆναι ὑπὲρ τῆς αὐτῶν καθόδου καὶ σωτηρίας εἰς τὴν
οἰκείαν, ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερθέσθαι τὸ διαβούλιον, 2
ἕως ἂν οἱ παρ' αὐτῶν ἔλθωσι πρεσβευταί. ταῦτα δὲ τοῖς 3
φυγάσιν ἀποκριθέντες συνέθεντο τὴν πρὸς Μεσσηνίους
στήλην, συγχωρήσαντες αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλαν-
θρώποις καὶ τριῶν ἐτῶν ἀτέλειαν, ὥστε τὴν τῆς χώρας
καταφθορὰν μηδὲν ἧττον βλάψαι τοὺς Ἀχαιοὺς ἢ Μεσση-
νίους. τῶν δὲ περὶ τὸν Βίππον παραγενομένων ἐκ τῆς 4
Ῥώμης, καὶ διασαφούντων γραφῆναι τὰ γράμματα περὶ τῶν
φυγάδων οὐ διὰ τὴν τῆς συγκλήτου σπουδὴν ἀλλὰ διὰ τὴν
τῶν φυγάδων φιλοτιμίαν, ἔδοξε τοῖς Ἀχαιοῖς μένειν ἐπὶ
τῶν ὑποκειμένων.

RES MACEDONIAE.

* *Πρὸς μὲν οὖν τῷ Πόντῳ τὸ Αἷμόν ἐστιν ὄρος,* 3 (34,12)
μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην πως διαιροῦν
τὴν Θρᾴκην· ἀφ' οὗ φησι Πολύβιος ἀμφοτέρας καθορᾶσθαι

---

4. *τῶν* om. O *βήππων τὸν ἀργείων* O 6. *δυσσαρεστήσασα* O 7. *ᾠκονομημένων* *Na* 351 10. O fol. 183ʳ *Ur* 106 11. *ἐκ* om. O 20. in *βίππον* hic consentiunt OU 25. Liv. 40, 20, 5—24, 8, Nissen. 235. 334. 26. Strabo 7 p. 313; locum vulgo libro XXXIV insertum coll. Livio 40, 21, 2 et 22, 5 huc retulit Strabonisque verba explicavit Mauritius Müller Fleckeiseni annal. a. 1870 p. 246

τὰς θαλάττας, οὐκ ἀληθῆ λέγων· καὶ γὰρ τὸ διάστημα μέγα τὸ πρὸς τὸν Ἀδρίαν καὶ τὰ ἐπισκοτοῦντα πολλά.

RES CRETENSES.

4 (25,3a) * *Κατὰ δὲ τὴν Κρήτην ἀρχὴ πραγμάτων ἐκινεῖτο μεγάλων, εἰ χρὴ λέγειν ἀρχὴν πραγμάτων ἐν Κρήτῃ· διὰ γὰρ τὴν συνέχειαν τῶν ἐμφυλίων πολέμων καὶ τὴν ὑπερβολὴν τῆς εἰς ἀλλήλους ὠμότητος ταὐτὸν ἀρχὴ καὶ τέλος ἐστὶν ἐν Κρήτῃ, καὶ τὸ δοκοῦν παραδόξως τισὶν εἰρῆσθαι τοῦτο ἐκεῖ θεωρεῖται συνεχῶς γινόμενον.* 985

RES ASIAE ET ITALIAE

(coniunctae ex a. 572 et 573).

(25,6) * *Ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰ-* 987
2 *κείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν οἰκείαν. Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσι προέθετο πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας εἰς τὴν Ῥώ-*
3 *μην, ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τε ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ κοι-*
4 *νόν. προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον ὑπαρχόντων*
5 *ἐγένοντο περὶ τὴν ἐκδημίαν. καὶ τούτων παραγενομένων* a. u. 573
εἰς τὴν Ῥώμην, καὶ κατ᾽ ἰδίαν μὲν πάντες ἀπεδέχοντο

---

4. M. *Ma* 419 *Hey* 66, 31 9. *τὸ* ante *γινόμενον* additum in M del. Geelius 10. Diodor. 29, 26. 27. 25. 31. 30 ed. Bekk., Plut. Aemil. 6, Nissen. 334 12. O fol. 183r *Ur* 109 *σκυθικῶν* OU, corr. *Ur* 14. *οἰκίαν* O 19. *ἐπιθήσειν* O altero loco (vide ad vs. 24) et O[1] super vs. priore loco, *ἐπιθήκειν* O priore loco, *ἐπιθήσων* *Ur* 22. *αὐτῶν* O utroque loco et U, *αὐτῷ* O correctus altero loco (*αὐτῶν* restituit *Ben* 288) 23. *προθύμων* O priore loco et U, *προθύμως* O altero loco 24. *ἐκδημίαν*: hic in O clausula est eclogae; sequuntur verba *Ὅτι εὐμένης κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος* cet. (verba igitur *κατὰ τὸν καιρὸν — ἐκδημίαν* bis habet O)

τοὺς νεανίσκους φιλανθρώπως ἅτε συνήθειαν ἐσχηκότες
ἐν ταῖς περὶ τὴν Ἀσίαν στρατείαις, ἔτι δὲ μεγαλομερέ-
στερον ἡ σύγκλητος ἀπεδέξατο τὴν παρουσίαν αὐτῶν· καὶ 6
γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς, καὶ
πρὸς τὴν ἔντευξιν καλῶς ἀπήντησεν. οἱ δὲ περὶ τὸν Ἄτ- 7
ταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα
988 φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο, καὶ τοῦ
Φαρνάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα
ποιήσασθαι, δι' ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης. ἡ δὲ 8
σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη διότι πέμ-
ψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν
πόλεμον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως εἶχεν.

RES PELOPONNESI.

* Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ βα- 6
σιλεὺς βουλόμενος ἐμπλέκεσθαι τῷ τῶν Ἀχαιῶν ἔθνει διε- (25,7)
πέμψατο πρεσβευτήν, ἐπαγγελλόμενος δεκαναΐαν δώσειν
ἐντελῆ πεντηκοντηρικῶν πλοίων. οἱ δ' Ἀχαιοὶ καὶ διὰ 2
τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπε-
δέξαντο τὴν ἐπαγγελίαν. δοκεῖ γὰρ ἡ δαπάνη οὐ πολὺ
λείπειν τῶν δέκα ταλάντων. ταῦτα δὲ βουλευσάμενοι προε- 3
χειρίσαντο πρεσβευτὰς Λυκόρταν καὶ Πολύβιον καὶ σὺν
τούτοις Ἄρατον υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα
μὲν εὐχαριστήσοντας τῷ βασιλεῖ περί τε τῶν ὅπλων ὧν
πρότερον ἀπέστειλε καὶ τοῦ νομίσματος, ἅμα δὲ παρα-
ληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς
ἀποκομιδῆς αὐτῶν. κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ 4
τὸ κατὰ τὸν καιρόν, καθ' ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς
συμμαχίας ὁ Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι
φιλοτίμως αὐτῷ, τὸν δὲ Πολύβιον νεώτερον ὄντα τῆς κατὰ 5
τοὺς νόμους ἡλικίας διὰ τὸ τήν τε συμμαχίαν αὐτοῦ τὸν

4. τὰς] τοὺς O 5. ἀπήντησαν O 7. ἀνανεύσαιτο O 8. φαρνάκους OU, corr. *Be* 14. O fol. 184v *Ur* 110 κατὰ *Ur*, περὶ O ὁ om. O 16. ἐπαγγελόμενος *Ur*, ἐπαγγελλόμενον O, corr. *Ca* 875 19. ἐδόκει *Na* 231 25. τὰ πλοῖα — ποιησομένους om. O 30. τήν τε O, τὴν τότε *Ur*

πατέρα πρεσβεύσαντα πρὸς Πτολεμαῖον ἀνανεώσασθαι καὶ
τὴν δωρεὰν τῶν ὅπλων καὶ τοῦ νομίσματος ἀγαγεῖν τοῖς
6 Ἀχαιοῖς· παραπλησίως δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προ-
7 γονικὰς συστάσεις πρὸς τὴν βασιλείαν. οὐ μὴν συνέβη γε
τὴν πρεσβείαν ταύτην ἐξελθεῖν διὰ τὸ μεταλλάξαι τὸν
Πτολεμαῖον περὶ τοὺς καιροὺς τούτους.

7 * Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακε-
(25,8) δαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευ-
κὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός,
2 νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς ἀγωγῆς τετευχώς. οὗ-
τος ὀχλαγωγῶν, καὶ κινήσας ὃ μηθεὶς ἕτερος ἐθάρρει, τα-
3 χέως περιεποιήσατο φαντασίαν παρὰ τοῖς πολλοῖς. καὶ
τὸ μὲν πρῶτον ἀφελόμενος τὴν χώραν ἣν οἱ τύραννοι συν- 989
εχώρησαν ταῖς ὑπολειφθείσαις τῶν φυγάδων ἀδελφαῖς καὶ
γυναιξὶ καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λε-
4 πτοῖς εἰκῇ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν· μετὰ δὲ
ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς προσ-
όδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος, οὐκ
5 ἄρχοντος. ἐφ' οἷς τινες ἀγανακτήσαντες ἐσπούδαζον κατα-
6 σταθῆναι δοκιμαστῆρες τῶν κοινῶν κατὰ τοὺς νόμους. ὁ
δὲ Χαίρων θεωρῶν τὸ γινόμενον, καὶ συνειδὼς αὑτῷ κα-
κῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν
δοκιμαστήρων Ἀπολλωνίδην, καὶ μάλιστα δυνάμενον ἐρευ-
νῆσαι τὴν πλεονεξίαν αὐτοῦ, τοῦτον ἀποπορευόμενον ἡμέ-
7 ρας ἐκ βαλανείου προσπέμψας τινὰς ἐξεκέντησεν. ὧν προσ-
πεσόντων τοῖς Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος
ἐπὶ τοῖς γεγονόσιν, ἐξ αὐτῆς ὁ στρατηγὸς ὁρμήσας καὶ πα-
ραγενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρή-
γαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνί-

---

7. P *Va* 121, Suid.: Χαίρων Λακεδαιμόνιος, ὃς ἐπρέσβευσεν εἰς τὴν Ῥώμην, ἀνὴρ ἀγχίνους μὲν cet. τῇ vulgo post *Sch* temere omissum 11. μηδεὶς Suidae codices AC 14. τῶν τυράννων ἀδελφαῖς Suid. 17. τοῖς προσόδοις P 19. ἐφ' οἷς ἀγανακτήσαντες κατεστάθησαν δοκ. Suid. 23. καὶ μάλιστα — 24. τοῦτον om. Suid.
25. 26. βαλανείου ἐξεκέντησε. τοῦ δὲ πλήθους cet. Suid. 25. ἐξεκεντησε (sine acc.) P 27. ἐξ αὐτῆς et ὁρμήσας καὶ om. Suid. 28. τὴν et τε om. Suid. λακεδαίμονος P

δην, καὶ κατακρίνας ἐποίησε δέσμιον, τούς τε λοιποὺς δο- 8
κιμαστῆρας παρώξυνε πρὸς τὸ ποιεῖσθαι τὴν ζήτησιν τῶν
δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι
τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους πάλιν, ἃς ὁ Χαί-
ρων αὐτῶν ἀφείλετο βραχεῖ χρόνῳ πρότερον.

RES ASIAE.

985 * *Ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ βασιλεύς, πάλιν* 8 (25,4)
ὀλιγωρήσας τῆς γεγενημένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς, Λεώ-
κριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπ-
έστειλε πορθήσοντα τὴν Γαλατίαν, αὐτὸς δὲ τῆς ἐαρινῆς 2
ὥρας ὑποφαινούσης ἤθροιζε τὰς δυνάμεις ὡς ἐμβαλῶν εἰς
τὴν Καππαδοκίαν. ἃ πυνθανόμενος Εὐμένης δυσχερῶς μὲν 3
ἔφερε τὸ συμβαῖνον διὰ τὸ πάντας τοὺς τῆς πίστεως ὅρους
ὑπερβαίνειν τὸν Φαρνάκην, ἠναγκάζετο δὲ τὸ παραπλήσιον
ποιεῖν. ἤδη δ' αὐτοῦ συνηθροικότος τὰς δυνάμεις κατέ- 4
πλευσαν ἐκ τῆς Ῥώμης οἱ περὶ τὸν Ἄτταλον. ὁμοῦ δὲ γε- 5
νόμενοι καὶ κοινολογηθέντες ἀλλήλοις ἀνέζευξαν παραχρῆμα
μετὰ τῆς στρατιᾶς. ἀφικόμενοι δὲ εἰς τὴν Γαλατίαν τὸν 6
μὲν Λεώκριτον οὐκέτι κατέλαβον· τοῦ δὲ Καρσιγνάτου καὶ
τοῦ Γαιζοτόριος διαπεμπομένων πρὸς αὐτοὺς ὑπὲρ ἀσφα-
λείας, οἵτινες ἐτύγχανον ἔτι πρότερον ᾑρημένοι τὰ Φαρνά-
κου, καὶ πᾶν ὑπισχνουμένων ποιήσειν τὸ προσταττόμενον,
ἀπειπάμενοι τούτους διὰ τὴν προγεγενημένην ἀθεσίαν, ἐξ- 7
άραντες παντὶ τῷ στρατεύματι προῆγον ἐπὶ τὸν Φαρνάκην.
παραγενόμενοι δ' ἐκ Καλπίτου πεμπταῖοι πρὸς τὸν Ἅλυν 8
ποταμόν, ἑκταῖοι πάλιν ἀνέζευξαν εἰς Παρνασσόν, ἔνθα 9
καὶ Ἀριαράθης ὁ τῶν Καππαδοκῶν βασιλεὺς συνέμιξεν
986 *αὐτοῖς μετὰ τῆς οἰκείας δυνάμεως, καὶ ἦλθον εἰς τὴν Μω-*
κισσέων χώραν. ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν 10
προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς

---

7. N fol. 89r *Ur* 107 10. *πορθήσαντα* N 11. *ἀποφαινούσης* *Ur* (non N) *ἐμβαλὼν* NU, accentum corr. *Ca* 872 16. *τῆς Ῥόδου* (cum hiatu) coni. *Sch* 21. *ἔτει* coni *Sch* *φαρνακίου* N, sed ι expunctum 27. 28. *συνέμιξαν αὐτῆς* N 28. *Μωκισσέων* *Rei* 681, *κάμησιν* N, *κάμησον* U

11 ἐπὶ τὰς διαλύσεις. ὧν ἀκούσας ὁ βασιλεὺς Εὐμένης Ἄτ-
ταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς
δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλοτίμως, ἅμα μὲν
ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, ἅμα δὲ βουλόμενος
ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι δι' αὐτοῦ δυνατός ἐστι τὸν
9 Φαρνάκην ἀμύνασθαι καὶ καταπολεμεῖν. παραγενομένων
(25,5) δὲ τῶν πρέσβεων καὶ παρακαλούντων λύειν τὸν πόλεμον,
ἔφασκον μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοι-
2 μοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, ἠξίουν δὲ τοὺς
Ῥωμαίους, εἰ μέν ἐστι δυνατόν, εἰς σύλλογον αὐτοὺς συν-
αγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγο-
μένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμό-
3 τητα διὰ πλειόνων, εἰ δὲ μὴ τοῦτ' εἴη δυνατόν, αὐτοὺς
4 γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους. τῶν
δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς
ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ
5 τῆς χώρας (ἄτοπον γὰρ εἶναι, παρόντων αὐτῶν καὶ λόγους
ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου
6 καὶ κακοποιεῖν ἀλλήλους) συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη,
καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον
7 ὡς ἐπὶ Γαλατίας. οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην
συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν
τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτως τυχεῖν τὰ
8 πράγματα διεξαγωγῆς. τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀν-
τιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν
τοῦτο καὶ Ῥωμαίοις, ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ
9 καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασι· πάντη δὲ πάντως
βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ
συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ θάλατταν τοὺς συν-
θησομένους τὴν εἰρήνην, ἐφ' οἷς ἂν οἱ πρεσβευταὶ κελεύ-
10 σωσιν. ἀφικομένων δὲ τῶν πρέσβεων, καὶ συνελθόντων

---

6. ἀμύνασθαι καὶ καταπολεμεῖν] paulo plura sine dubio scripsit Polybius 8. ἔφασαν N ἀριαράθαν NU 10. μέν ἐστι *Rei* 681 pro μὲν ἔτι ἐς (voluit εἰς) add. idem 17. αὐτῶν add. *Ur* 18. πράττειν *Hu* 20. τῇ *Ca* 873 pro τὴν 23. οὕτῳ N, οὕτω *Ur* 24. τοῦτο τὸ] τὸ τοῦτο N 25. 26. ἦν καὶ τοῦτο καὶ N 26. ὅτι καὶ γινώσκει N 29. πέμπειν *Be* 30. 31. κελεύσωσιν. Ὅτι ἀφικομένων τῶν cet. N

987 ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων
μὲν εἰς ἅπαν ἑτοίμως συγκαταβαινόντων χάριν τοῦ συν-
τελεσθῆναι τὴν εἰρήνην, τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς 11
πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων,
ἀλλ᾽ αἰεί τι προσεπιζητούντων καὶ μεταμελομένων, ταχέως
τοῖς Ῥωμαίοις ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν. οὐ γὰρ
οἷός τ᾽ ἦν συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις.
ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥω- 12
μαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ
Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ μὲν
πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν
ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρασκευάς. ἐν ᾧ καιρῷ 13
τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη καὶ φιλοτίμως,
οὗτος μὲν ἐξώρμησε μετὰ πολλῆς σπουδῆς, πράξων τὰ
κατὰ τοὺς Λυκίους.

RES ITALIAE.

a. u. 574 * Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἀναδόντος Ὑπερβάτου 10 (26,1)
992 τοῦ στρατηγοῦ διαβούλιον ὑπὲρ τῶν γραφομένων παρὰ
Ῥωμαίων ὑπὲρ τῆς τῶν ἐκ Λακεδαίμονος φυγάδων κα-
θόδου, τί δεῖ ποιεῖν, οἱ μὲν περὶ τὸν Λυκόρταν παρεκά- 2
λουν μένειν ἐπὶ τῶν ὑποκειμένων, διότι Ῥωμαῖοι ποιοῦσι
μὲν τὸ καθῆκον αὑτοῖς, συνυπακούοντες τοῖς ἀκληρεῖν δο-
κοῦσιν εἰς τὰ μέτρια τῶν ἀξιουμένων, ὅταν μέντοι γε δι- 3
δάξῃ τις αὐτοὺς ὅτι τῶν παρακαλουμένων τὰ μέν ἐστιν
ἀδύνατα τὰ δὲ μεγάλην αἰσχύνην ἐπιφέροντα καὶ βλάβην
τοῖς φίλοις, οὔτε φιλονεικεῖν εἰώθασιν οὔτε παραβιάζεσθαι
περὶ τῶν τοιούτων. διὸ καὶ νῦν, ἐάν τις αὐτοὺς διδάξῃ 4
ὅτι συμβήσεται τοῖς Ἀχαιοῖς, ἂν πειθαρχήσωσι τοῖς γρα-
φομένοις, παραβῆναι τοὺς ὅρκους, τοὺς νόμους, τὰς στήλας,
ἃ συνέχει τὴν κοινὴν συμπολιτείαν ἡμῶν, ἀναχωρήσουσι καὶ 5

---

4. *πάντα* N 5. *ᾀεὶ* N, *ἀεί* *Ur* 7. *οἷος τ᾽* N, *οἷος* *Ur* vulgo 10. *οἰκίαν* N 12. *τούτων* N 13. *καὶ* lacunam indicare putat *Rei* 681 14. *ἐξώρμισε* N 17. O fol. 185ʳ *Ur* 111 18. *γεγραμμένων* O 19. *καθόδου* add. *Ur* 22. *ἐκληρεῖν δικοῦσιν* O 23. *διάξῃ* OU, corr. *Ur* 30. *τὴν* ante *συμπ.* repetit O

*συγκαταθήσονται διότι καλῶς ἐπέχομεν καὶ παραιτούμεθα
περὶ τῶν γραφομένων. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Λυκόρ-
6 ταν ἔλεγον· οἱ δὲ περὶ τὸν Ὑπέρβατον καὶ Καλλικράτην
πειθαρχεῖν τοῖς γραφομένοις παρῄνουν, καὶ μήτε νόμον
μήτε στήλην μήτ᾽ ἄλλο μηθὲν τούτου νομίζειν ἀναγκαιότε-
7 ρον. τοιαύτης δ᾽ οὔσης τῆς ἀντιλογίας ἔδοξε τοῖς Ἀχαιοῖς
πρεσβευτὰς ἐξαποστεῖλαι πρὸς τὴν σύγκλητον τοὺς διδά-
8 ξοντας ἃ Λυκόρτας λέγει. καὶ παραυτίκα κατέστησαν πρε-
σβευτὰς Καλλικράτην Λεοντήσιον, Λυδιάδαν Μεγαλοπολί-
την, Ἄρατον Σικυώνιον, καὶ δόντες ἐντολὰς ἀκολούθους
9 τοῖς προειρημένοις ἐξαπέστειλαν. ὧν καὶ παραγενομένων
εἰς τὴν Ῥώμην, εἰσελθὼν ὁ Καλλικράτης εἰς τὴν σύγκλητον
τοσοῦτον ἀπέσχε τοῦ ταῖς ἐντολαῖς ἀκολούθως διδάσκειν
τὸ συνέδριον, ὥστε τοὐναντίον ἐκ καταβολῆς ἐπεχείρησεν
οὐ μόνον τῶν ἀντιπολιτευομένων κατηγορεῖν θρασέως, ἀλλὰ
11 καὶ τὴν σύγκλητον νουθετεῖν. ἔφη γὰρ αὐτοὺς τοὺς Ῥω-
(26,2) μαίους αἰτίους εἶναι τοῦ μὴ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλλη-
νας, ἀλλὰ παρακούειν καὶ τῶν γραφομένων καὶ τῶν παραγ-* 993
2 *γελλομένων. δυεῖν γὰρ οὐσῶν αἱρέσεων κατὰ τὸ παρὸν ἐν
πάσαις ταῖς δημοκρατικαῖς πολιτείαις, καὶ τῶν μὲν φα-
σκόντων δεῖν ἀκολουθεῖν τοῖς γραφομένοις ὑπὸ Ῥωμαίων
καὶ μήτε νόμον μήτε στήλην μήτ᾽ ἄλλο μηθὲν προυργιαί-
3 τερον νομίζειν τῆς Ῥωμαίων προαιρέσεως, τῶν δὲ τοὺς νό-
μους προφερομένων καὶ τοὺς ὅρκους καὶ τὰς στήλας, καὶ
παρακαλούντων τὰ πλήθη μὴ ῥᾳδίως ταῦτα παραβαίνειν,
4 ἀχαϊκωτέραν εἶναι παρὰ πολὺ ταύτην τὴν ὑπόθεσιν καὶ
5 νικητικωτέραν ἐν τοῖς πολλοῖς, ἐξ οὗ τοῖς μὲν αἱρουμένοις
τὰ Ῥωμαίων ἀδοξίαν συνεξακολουθεῖν παρὰ τοῖς ὄχλοις
6 καὶ διαβολήν, τοῖς δ᾽ ἀντιπράττουσι τἀναντία. ἐὰν μὲν
οὖν ὑπὸ τῆς συγκλήτου γίνηταί τις ἐπισημασία, ταχέως*

---

1. *καλῶς*] *καὶ ὡς* O 6. *τοιαύτην* O *ἔδοξαν* O 8. *λέγειν* O 9. *καλικράτην* O *λυσιάδα* O, *λυδιάδα* U, corr. *Rei* 682 10. *Σικυώνιον Ur* pro *ἰώνιον* 11. *καὶ* om. O 12. *καλικράτης* O 14. *ἀπεχείρησεν* O 19. *εὐοῖν* O (*ε* sine dubio olim super *ο* scriptum erat), *δυοῖν Ur* vulgo 22. *μηδὲν Ur* 24. *τὰς* add. *Sch* 26. *ἀχαϊκότερον* O, *εὐχαριστωτέραν Na* 346 27. *κινητικωτέραν* coni. *Ur* *ἐκτοῖς* O 30. *γίνεταί* OU, corr. *Sch*

καὶ τοὺς πολιτευομένους μεταθήσεσθαι πρὸς τὴν Ῥωμαίων
αἵρεσιν, καὶ τοὺς πολλοὺς τούτοις ἐπακολουθήσειν διὰ τὸν
φόβον. ἐὰν δὲ παρορᾶται τοῦτο τὸ μέρος, ἅπαντας ἀπο- 7
νεύσειν ἐπ' ἐκείνην τὴν ὑπόθεσιν· ἐνδοξοτέραν γὰρ εἶναι
καὶ καλλίω παρὰ τοῖς ὄχλοις. διὸ καὶ νῦν ἤδη τινάς, οὐ- 8
θὲν ἕτερον προσφερομένους δίκαιον πρὸς φιλοδοξίαν, δι'
αὐτὸ τοῦτο τῶν μεγίστων τυγχάνειν τιμῶν παρὰ τοῖς ἰδίοις
πολιτεύμασιν, διὰ τὸ δοκεῖν ἀντιλέγειν τοῖς ὑφ' ὑμῶν γρα-
φομένοις χάριν τοῦ διαμένειν τοὺς νόμους ἰσχυροὺς καὶ τὰ
δόγματα τὰ γινόμενα παρ' αὐτοῖς. εἰ μὲν οὖν ἀδιαφόρως 9
ἔχουσιν ὑπὲρ τοῦ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας καὶ
συνυπακούειν τοῖς γραφομένοις, ἄγειν αὐτοὺς ἐκέλευε τὴν
ἀγωγὴν ἣν καὶ νῦν ἄγουσιν· εἰ δὲ βούλονται γίνεσθαι 10
σφίσι τὰ παραγγελλόμενα καὶ μηθένα καταφρονεῖν τῶν
γραφομένων, ἐπιστροφὴν ποιήσασθαι παρεκάλει τοῦ μέ-
ρους τούτου τὴν ἐνδεχομένην. εἰ δὲ μή, σαφῶς εἰδέναι 11
δεῖν ὅτι τἀναντία συμβήσεται ταῖς ἐπινοίαις αὐτῶν· ὃ
καὶ νῦν ἤδη γεγονέναι. πρῴην μὲν γάρ, ἐν τοῖς Μεσση- 12
νιακοῖς, πολλὰ ποιήσαντος Κοΐντου Μαρκίου πρὸς τὸ μη-
δὲν τοὺς Ἀχαιοὺς βουλεύσασθαι περὶ Μεσσηνίων ἄνευ τῆς
Ῥωμαίων προαιρέσεως, παρακούσαντας καὶ ψηφισαμένους 13
994 αὐτοὺς τὸν πόλεμον οὐ μόνον τὴν χώραν αὐτῶν κατα-
φθεῖραι πᾶσαν ἀδίκως, ἀλλὰ καὶ τοὺς ἐπιφανεστάτους τῶν
πολιτῶν οὓς μὲν φυγαδεῦσαι, τινὰς δ' αὐτῶν ἐκδότους
λαβόντας, αἰκισαμένους πᾶσαν αἰκίαν, ἀποκτεῖναι, διότι
προεκαλοῦντο περὶ τῶν ἀμφισβητουμένων ἐπὶ Ῥωμαίους.
νῦν δὲ πάλιν ἐκ πλείονος χρόνου γραφόντων αὐτῶν ὑπὲρ τῆς 14
καθόδου τῶν ἐκ Λακεδαίμονος φυγάδων, τοσοῦτον ἀπέχειν
τοῦ πειθαρχεῖν ὡς καὶ στήλην τεθεῖσθαι καὶ πεποιῆσθαι
πρὸς τοὺς κατέχοντας τὴν πόλιν ὅρκους ὑπὲρ τοῦ μηδέ-

1. *μεταθέσθαι* OU, corr. *Be* *ῥωμαίους* O 3. *ἀπονεῦσαν* O 5. *καλλίων* O 6. *καὶ* ante *δίκαιον* add. O 7. *τυγχάνει* U *τινῶν* O 10. *διαφόρως* OU, *διακόρως* *Ur*, corr. *Sch* 16. *εἰ δὲ μή* om. et *γὰρ* post *σαφῶς* add. *Ur* 17. *δεῖν ὅτι* *Di* praef. vol. IV p. xv pro *διότι* 18. *ἤδη γεγονέναι* idem, *ἥκει γινόμενον* O, *ἥκει γινόμενον* *Ur* *πρώην* OU 23. *ἀδεῶς* *Na* 363 29. *πεποιεῖσθαι* O

15 ποτε κατελεύσεσθαι τοὺς φυγάδας. εἰς ἃ βλέποντας αὐ-
τοὺς ἠξίου πρόνοιαν ποιεῖσθαι τοῦ μέλλοντος.
12 Ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτ' εἰπὼν ἀπ-
(26,3) 2 ῆλθεν, οἱ φυγάδες δ' ἐπεισελθόντες καὶ βραχέα περὶ αὐ-
τῶν διδάξαντες καί τινα τῶν πρὸς τὸν κοινὸν ἔλεον εἰπόν-
3 τες ἀνεχώρησαν. ἡ δὲ σύγκλητος δόξασα τὸν Καλλικράτην
λέγειν τι τῶν αὑτῇ συμφερόντων, καὶ διδαχθεῖσα διότι
δεῖ τοὺς μὲν τοῖς αὑτῆς δόγμασι συνηγοροῦντας αὔξειν
4 τοὺς δ' ἀντιλέγοντας ταπεινοῦν, οὕτως καὶ τότε πρῶτον
ἐπεβάλετο τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς
ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως κἀδίκως
5 προστρέχοντας αὑτῇ σωματοποιεῖν. ἐξ ὧν αὐτῇ συνέβη
κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων μὲν εὐ-
6 πορεῖν φίλων δὲ σπανίζειν ἀληθινῶν. οὐ μὴν ἀλλὰ τότε
περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς
ἔγραψε, παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτω-
λοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ τούτοις Ἀθηναίοις
Βοιωτοῖς Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προδιαμαρτυρομένη
7 χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς. περὶ δὲ τοῦ Καλλι-
κράτους αὐτοῦ κατ' ἰδίαν, παρασιωπήσασα τοὺς συμπρε-
σβευτάς, κατέταξεν εἰς τὴν ἀπόκρισιν διότι δεῖ τοιούτους
ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας οἷός ἐστι Καλλι-
8 κράτης. ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας
παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων
κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησιν, μάλιστα δὲ
9 τοῖς Ἀχαιοῖς. ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατ' ἐκείνους τοὺς 995
χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ
τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς,
ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον

---

3. *τοιαῦτα* vulgo invito O 4. *βραχέως* O 8. *τοὺς μὲν Rei* 682, *τῷ γε* O et, ut videtur, U, *τούς γε Ur* 9. *οὔτω* vulgo invito O 10. *ἐπεβάλλετο* OU, corr. *Ca* 879 11. *πολιτεύεσθαι* O, corr. pr. m. in marg. *καὶ ἀδίκως* add. *Rei* 682 auctore *Ca* 879, *κἀδίκως Na* 133 12. *προτρέχοντας Ur* 13. *εὐποιεῖν* O 14. *ἀληθινῶς* O 18. *προδιαμαρτυρουμένη* O, *προσδιαμαρτυρομένη* coni. *Sch* 19. *καλικράτους* O, item p. 1141, 4 20. *τοῖς* | *πρεσβευτὰς* O 26. *γὰρ* om. O 28. *ἐπιφανεστάτοις* OU, corr. *Rei* 682 29. *δὴ* O

καὶ Ἀντίοχον. * * * τοῦ δὲ τῶν Ἀχαιῶν ἔθνους ηὐξη- 10
μένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφ' ὧν
ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ
χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος * * *
Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ 11
προαιρέσει καλῇ, πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ
πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς·
ὅταν μέντοι γέ τις ὑπομνήσῃ τῶν δικαίων, τετηρηκὼς τὴν 12
πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ
δύναμιν ἐν τοῖς πλείστοις. ὁ δὲ Καλλικράτης πρεσβεύσας 13
κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ
λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐ-
ναντίον τοῖς πράγμασιν, καὶ συνεπισπασάμενος τὰ κατὰ
Μεσσηνίους, ὑπὲρ ὧν οὐδ' ἐνεκάλουν οἱ Ῥωμαῖοι, παρῆν
εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον·
καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας 14
τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπ' αὐτοῦ κατ' ἀλή-
θειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον
μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωρο-
δοκηθείς, ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχήν, κατῆγε 15
τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης
φυγάδας.

RES PELOPONNESI.

989 *Ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς 13 (25,9)
συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἵρεσιν τῆς

---

1. * * * *τοῦ δὲ Sch*, *ὅτι δὲ τοῦ* OU (particulam *ὅτι* et hic et paulo post ab epitomatore pro omissis aliquot verbis Polybianis positam esse demonstrat *Sch* tom. VII p. 575 s.) *ηὐξαμένου Ur* 4. 5. * * *] *ὅτι Ur*, *ῥωμαῖοι* tituli instar et tum *Ὅτι ῥωμαῖοι* cet. O 8. *ὑπέμνησε* OU, corr. *Be* 11. 12. *ἐνεστῶτα δίκαια*, omissis *καιροὺς — τὰ*, O 13. *τὰ* add. *Ur* 14. *οὐδὲν ἐκάλουν* OU, corr. *Ca* 880 *οἱ* om. *Ur* 15. *ἀπὸ Rei* 683 pro *ὑπὸ* 16. *τὴν ἀπὸ πρεσβείαν* O, *τῆς ἀποπρεσβείας* coni. *Be*, *τὴν πρεσβείαν Hu* (nam *ἀπὸ* varia scriptura ad superius *ὑπὸ* esse videtur) 18. *τοὺς πολέμους* O 19. *εὑρέθη* OU, corr. *Ca* 880 20. *κατῆγε* (pro *κατήγαγε*) non scripsit Polybius 21. *τῆς* ante *Μεσσ.* om. O 24. P *Va* 122, Suid. v. *Ἀρίσταινος*: *Φιλοποίμην καὶ Ἀρίσταινος οἱ Ἀχαιοὶ συνέβησαν οὐ τὴν φύσιν μίαν σχεῖν* cet.

2 πολιτείας. ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς
τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν
3 ψυχήν, ὁ δ' ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων. τῇ
δ' αἱρέσει κατὰ τὴν πολιτείαν τούτῳ διέφερον ἀλλήλων.
τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν
ἐμπλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ
4 τοὺς Ἀντιοχικοὺς καιρούς, ὁ μὲν Ἀρίσταινος ἦγε τὴν ἀγω-
γὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥω-
μαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι
5 ἐκείνους· ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν
καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων, ὁπότε τού- 990
των ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφο-
6 μένοις. ὁ δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν παρακαλου-
μένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα
7 συγκατῄνει καὶ συνέπραττεν ἀπροφασίστως, ὅσα δὲ τού-
των ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἷός τ' ἦν ἐθελοντὴν συνυπ-
ακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι,
8 μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν, εἰ δὲ μηδ' οὕτως πείθοιεν,
τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν, καὶ τότε ποιεῖν τὸ
παραγγελλόμενον.

14 * Ὅτι τοιούτοις ἀπολογισμοῖς Ἀρίσταινος ἐχρῆτο πρὸς
(25,9a) τοὺς Ἀχαιοὺς περὶ τῆς ἰδίας αἱρέσεως· ἔφη γὰρ οὐκ εἶναι
δυνατὸν καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα προτεινομένους
συνέχειν τὴν πρὸς Ῥωμαίους φιλίαν· "ἀλλ' εἰ μὲν οἷοί τ'
ἐσμὲν ἀντοφθαλμεῖν καὶ δυνάμεθα τοῦτο ποιεῖν . . . .
. . . . εἰ δὲ μηδ' ὁ Φιλοποίμην
εἰπεῖν τοῦτο τολμᾷ . . . . καιροῖς
2 ἕνα Ῥωμαίοις, διὰ τί ἀδυνάτων ὀρεγόμενοι τὰ δυνατὰ

---

1. *μὲν* vulgo omissum invitis P Suida 2. *τὸ* et *τὴν* om. Suid. 3. *πολιτικὰ καὶ λογικὰ τῶν διαβ.* Suid. 4. *τοῦτο* P Suid., corr. *Ur* I 245 *ἀλλήλοις* vulgo invitis P Suida 7. *τοὺς* om. Suid. *ὁ μὲν* add. *Va* *Ἀρισταίνετος* Suid. *τὴν γωγὴν* P 8. *μὲν* ante *Ῥωμ.* add. Suid. 12. *τι* coni. *Ur* I 245 13. *προκαλουμένων* P Suid., corr. *Rei* 758 16. *ἐθελοντὴν* P, *ἐθελοντὴς* vulgo e Suida v. *Ἀρίσταινος* et *οὐχ οἷός τ' εἰμι* 17. *δίκαιον ἡγεῖσθαι* P Suid., corr. *Ur* I 245 21. M *Ma* 419 *Hey* 67, 4 23. *τὸ* ante *δόρυ* add. Geelius *κηρύκιον* M 24. *τ'* legit *Ma*, *τε* *Hey* 26. *εἰ δὲ μηδ'* add. *Hey* 27. 28. *καιροῖς ἕνα*] *μαχούμεθα* *Hu*

*παρίεμεν;" δύο γὰρ ἔφη σκοποὺς εἶναι πάσης πολιτείας,
τό τε καλὸν καὶ τὸ συμφέρον. οἷς μὲν οὖν ἐφικτός ἐστιν
ἡ τοῦ καλοῦ κτῆσις, ταύτης ἀντέχεσθαι δεῖν τοὺς ὀρθῶς
πολιτευομένους· οἷς δ' ἀδύνατος, ἐπὶ τὴν τοῦ συμφέροντος
μερίδα καταφεύγειν· τὸ δ' ἑκατέρων ἀποτυγχάνειν μέ-* 3
*γιστον εἶναι τεκμήριον ἀβουλίας. πάσχειν δὲ τοῦτο προφα-
νῶς τοὺς ἀδηρίτως ὁμολογοῦντας μὲν πᾶν τὸ παραγγελλό-
μενον, ἀκουσίως δὲ τοῦτο πράττοντας καὶ μετὰ προσκοπῆς·
διόπερ ἢ τοῦτ' εἶναι δεικτέον, ὡς ἐσμὲν ἱκανοὶ πρὸς τὸ* 4
*μὴ πειθαρχεῖν, ἢ μηδὲ λέγειν τοῦτο τολμῶντας ὑπ-
ακουστέον ἑτοίμως εἶναι πᾶσι τοῖς παραγγελλομένοις.*

Ὁ δὲ Φιλοποίμην οὐκ ἐπὶ τοσοῦτον ἔφη δεῖν ἀμαθίαν 15
αὐτοῦ καταγινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν (25,9b)
*διαφορὰν τοῦ πολιτεύματος τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν
μήτε τὴν ὑπερβολὴν τῆς δυνάμεως, "ἀλλὰ πάσης ὑπεροχῆς* 2
*φύσιν ἐχούσης ἀεὶ βαρύτερον χρῆσθαι τοῖς ὑποταττομένοις,
πότερον" ἔφη "συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν*
991 *κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵν' ὡς τάχιστα
πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων ἢ τοὐναντίον,
καθ' ὅσον οἷοί τ' ἐσμέν, συμπαλαίοντας προσαντέχειν ἐπὶ
τοσοῦτον ἐφ' ὅσον μέλλομεν τελέως . . . . κἂν ἐπιτάτ-
τωσιν . . . . καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς* 3
*ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρακαθέξομεν ἐπὶ ποσὸν
τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ
πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς
φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας
καὶ τὴν πρὸς τοὺς συμμάχους πίστιν. ἐὰν δ' αὐτοὶ κα-* 4
*ταγνόντες τῶν ἰδίων δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ
δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς
παρασκευάζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιω-*

---

3. *δεῖ* M, corr. Geelius 7. *ἀχαρίστως* legerunt *Ma* et *Hey*, corr. *Hu* *ὁμιλοῦντας* M, corr. Luchtius 10. *ἢ μηδὲ λέγειν* *Ma* pro *μηδὲ λέγειν μὴ* (conf. cap. 15, 5) *ἐπακουστέον* M, corr. *Be* 11. *ἑτοίμους* M, corr. *Ma* 12. *οὐκ ἐπὶ* Geelius pro *οὐκέτι* 17. *συμφέρειν ἐνεργεῖν* M, corr. idem 23. *ἐπιλαμβανώμεθα* idem pro *ἐπιλαμβανόμεθα* 28. *εὐθέως* del. Cobetus Mnemos. XI 33 30. *παρασκευάζοιμεν* M, corr. Geelius

τῶν καὶ Καπυανῶν τῶν ὁμολογουμένως καὶ πάλαι δου-
5 λευόντων;" διόπερ ἔφη δεῖν ἢ τοῦτο συγχωρεῖν ὡς οὐδὲν
ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις ἢ μηδὲ τολμῶντας τοῦτο
λέγειν χρῆσθαι τοῖς δικαίοις, καὶ μὴ προΐεσθαι σφᾶς,
ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς πρὸς Ῥω-
6 μαίους. ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν ὁ καιρὸς
οὗτος, ἐν ᾧ δεήσει ποιεῖν κατ' ἀνάγκην πᾶν τὸ παραγ-
γελλόμενον, σαφῶς ἔφη γινώσκειν· "ἀλλὰ πότερα τοῦτον
ὡς τάχιστά τις ἂν ἰδεῖν βουληθείη ἢ τοὐναντίον ὡς βρα-
7 δύτατα; δοκῶ μὲν γὰρ ὡς βραδύτατα." διὸ καὶ τούτῳ
διαφέρειν ἔφη τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ· ἐκεῖ-
νον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γε-
νόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν· αὐτὸς δὲ πρὸς
τοῦτ' ἀντερείδειν καὶ διωθεῖσθαι, καθ' ὅσον ἐστὶ δυνατός.
8 Οὐ μὴν ἀλλ' ἐκ τῶν προειρημένων δῆλον ὡς συνέ-
βαινε γίνεσθαι τοῦ μὲν καλὴν τοῦ δ' ἀσχήμονα τὴν πολι-
9 τείαν, ἀμφοτέρας γε μὴν ἀσφαλεῖς· τοιγαροῦν μεγίστων
καιρῶν τότε περιστάντων καὶ Ῥωμαίους καὶ τοὺς Ἕλληνας
τῶν τε κατὰ Φίλιππον καὶ κατ' Ἀντίοχον, ὅμως ἀμφό-
τεροι διετήρησαν ἀκέραια τὰ δίκαια τοῖς Ἀχαιοῖς πρὸς
10 Ῥωμαίους· φήμη δέ τις ἐνέτρεχεν ὡς Ἀρισταίνου Ῥω-
μαίοις εὐνουστέρου μᾶλλον ἢ Φιλοποίμενος ὑπάρχοντος.

RELIQUIAE LIBRI XXV.

RES HISPANIAE.

a. u. 575 995

1 (26,4) * Πολυβίου δ' εἰπόντος τριακοσίας αὐτῶν καταλῦσαι
πόλεις Τιβέριον Γράκχον, κωμῳδῶν φησι τοῦτο τῷ Γράκχῳ

---

1. *καὶ τυανῶν* M, *καὶ Τυρρηνῶν* Geelius, corr. *Na* 231 3. *τὸ* ante *δίκαιον* add. Luchtius 9. *βούλοιθ' ἡμῶν ἢ Hu* 10. *δο | κῶμεν* M, distinxit Luchtius 11. post *ἑαυτοῦ* add. *προαιρέσεως Hu* 13. *τοῦτο* M, corr. Geelius 16. *καλὴν*] *μαλθακὴν* Luchtius praef. ad Phylarch. p. X *εὐσχήμονα* legerunt *Ma* et *Hey*, corr. *Hu* 18. *τοὺς* ante *Ῥωμ.* add. Geelius 21. *διέτρεχεν* Cobetus Mnemos. XI 33 23. libro XXV Polybius res olympiade 150 sive annis u. c. 575—578 gestas comprehendit (vide Nissen. 5 334) 24. Diodor. 29, 29 ed. Bekk., Appian. Iber. 43. 25. Strabo 3 p. 163 *αὐτῶν*] Celtiberorum 26. *φησι*] Posidonius

χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους καλοῦντα πόλεις,
ὥσπερ ἐν ταῖς θριαμβικαῖς πομπαῖς. καὶ ἴσως οὐκ 2
ἄπιστον τοῦτο λέγει· καὶ γὰρ οἱ στρατηγοὶ καὶ οἱ συγ-
γραφεῖς ῥαδίως ἐπὶ τοῦτο φέρονται τὸ ψεῦσμα, καλλω-
πίζοντες τὰς πράξεις.

RES MACEDONIAE.

RES ASIAE.

996 * Ὅτι ὁ Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς 2
ἐφόδου γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον· (26,6)
πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη καὶ Ἀριαράθην.
τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς 2
λόγους καὶ παραχρῆμα συνεξαποστειλάντων πρεσβευτὰς
παρ' αὐτῶν πρὸς τὸν Φαρνάκην, καὶ τούτου γενομένου
πλεονάκις παρ' ἑκατέρων, ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ
τούτοις· εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀρια- 3
997 ράθῃ πρὸς Φαρνάκην καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον.
Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. 4
ὅσαι γεγόνασι πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας,
ἀκύρους ὑπάρχειν. ὁμοίως Παφλαγονίας ἐκχωρεῖν, ἀπο- 5
καταστήσαντα τοὺς οἰκήτορας οὓς πρότερον ἐξαγηόχει, σὺν
δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς.
ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο 6
μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους.
ἀποδοῦναι δὲ καὶ Τίον παρὰ τὸν Πόντον, ὃ μετά τινα 7
χρόνον Εὐμένης ἔδωκε Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης
χάριτος. ἐγράφη δὲ καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι 8
Φαρνάκην χωρὶς λύτρων καὶ τοὺς αὐτομόλους ἅπαντας·

---

6. Liv. 40, 54—58, Diodor. 29, 28, Nissen. 238 s. 334 8. O fol. 189r *Ur* 116 10. 11. ἀριαράθα O 13. παρ' αὐτῶν *Ur*, παρὰ τὸν O 15. εὐμένη OU, corr. *Ca* 880 16. μηθριδάτιν O, μηθριδάτην *Ur* τὸν πάντα *Ur*, πάντα τὸν O 17. γαλατίαν OU, corr. *Sch* 19. παφλαγωνίας O ἀποκαιαστήσοντα OU, corr. *Rei* 683 22. παρήρη τὸ O 23. παρασκευῆς *Ur* vulgo 24. Τίον *Be*, τήϊον OU, Τίειον *Di* auctore Salmasio Plin. exercit. p. 624 ὃ *Ca* 881 pro ὃν

9 πρὸς δὲ τούτοις τῶν χρημάτων καὶ τῆς γάζης ἧς ἀπήνεγκε
παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προειρη-
10 μένοις βασιλεῦσιν ἐνακόσια τάλαντα, καὶ τοῖς περὶ τὸν
Εὐμένη τριακόσια προσθεῖναι, τὴν εἰς τὸν πόλεμον δα-
11 πάνην. ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμενίας
σατράπῃ τριακόσια τάλαντα, διότι παραβὰς τὰς πρὸς
12 Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ. περιελήφθησαν
δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν
Ἀρταξίας ὁ τῆς πλείστης Ἀρμενίας ἄρχων καὶ Ἀκου-
13 σίλοχος, τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος ὁ Σαρμάτης,
τῶν δ' αὐτονομουμένων Ἡρακλεῶται Μεσημβριανοὶ Χερ-
14 ρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί. περὶ δὲ τῶν ὁμή-
ρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι
τὸν Φαρνάκην· ὧν καὶ παραγενηθέντων ἐξ αὐτῆς ἀνέ-
15 ζευξαν αἱ δυνάμεις. καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ
πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ
τέλος.

RES AEGYPTI.

RES ITALIAE. a. u. 576

RES MACEDONIAE. 20

3 (26,5) * Ὅτι Περσεὺς ἀνανεωσάμενος τὴν φιλίαν τὴν πρὸς Ῥωμαίους εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς 995

3. ἐννιακοσια OU, corr. *Be* 4. ī OU, item vs. 6 προσθῆναι O τῆς — δαπάνης *Ur* 5. μηθριδάτῃ *Ur* (non O) 7. περιελήφθησαν OU, συμπεριελήφθησαν *Ur* 11. Μεσημβρινοὶ *Ur* 12. ὀμηρίων O 15. εὐμένῃ OU, corr. *Be* ἀριαράθου O 18. Diodor. 29, 32 ed. Bekk. 19. Diodor. 29, 33; praeterea ad res a. 576 Histrico bello gestas Suidae fragmentum v. ἔξοινοι refert Naberus p. 364 coll. Livio 41, 2, 12. 13; vide tamen infra adnot. ad hoc fragm. 21. P *Va* 125, Suid.: Περσεύς. οὗτος ἀνανεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως cet., idem v. κατακαλῶν: Ὁ δὲ Περσεὺς ἀνανεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως cet., denique initium eclogae usque ad ἐπεβάλετο, omisso tamen εὐθέως, repetit v. δημοκοπεῖν 22. ἑλληνοκοπῆν P ἐπεβάλλετο *Sch* e Suida (apud quem nunc omnibus tribus locis ἐπεβάλετο ex optimis libris recte editum est)

πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς
996 ἐγκλήμασι παρακεχωρηκότας. καὶ τούτων ἐξετίθει προγρα- 2
φὰς εἴς τε Δῆλον καὶ Δελφοὺς καὶ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς
ἱερόν, διδοὺς οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευομέ-
νοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ' ὧν ἕκαστος
ἔφυγε. παρέλυσε δὲ καὶ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν 3
βασιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς φυλα-
καῖς ἐγκεκλεισμένους ἐπὶ βασιλικαῖς αἰτίαις. ταῦτα δὲ 4
ποιήσας πολλοὺς ἐμετεώρισε, δοκῶν καλὰς ἐλπίδας ὑπο-
δεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὑτῷ. ἐπέφαινε δὲ καὶ 5
κατὰ τὴν ἐν τῷ λοιπῷ βίῳ προστασίαν τὸ τῆς βασιλείας
ἀξίωμα· κατά τε γὰρ τὴν ἐπιφάνειαν ἦν ἱκανὸς καὶ πρὸς 6
πᾶσαν σωματικὴν χρείαν τὴν διατείνουσαν εἰς τὸν πραγμα-
τικὸν τρόπον εὔθετος, κατά τε τὴν ἐπίφασιν εἶχεν ἐπισκύ-
νιον καὶ τάξιν οὐκ ἀνοίκειον τῆς ἡλικίας. ἐπεφεύγει δὲ 7
καὶ τὴν πατρικὴν ἀσέλγειαν τήν τε περὶ τὰς γυναῖκας καὶ
τὴν περὶ τοὺς πότους, καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε
δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι. καὶ τὰ μὲν 8
προοίμια τῆς Περσέως ἀρχῆς τοιαύτην εἶχε διάθεσιν.
* Ὅτι Φίλιππος ὁ βασιλεὺς ὅτε μὲν ηὐξήθη καὶ τὴν 9
κατὰ τῶν Ἑλλήνων ἐξουσίαν ἔλαβε, πάντων ἦν ἀπιστότα-
τος καὶ παρανομώτατος, ὅτε δὲ πάλιν τὰ τῆς τύχης ἀντ-
έπνευσε, πάντων μετριώτατος. ἐπεὶ δὲ τοῖς ὅλοις πράγ- 10
μασιν ἔπταισε, πρὸς πᾶν τὸ μέλλον ἁρμοζόμενος ἐπειρᾶτο
κατὰ πάντα τρόπον σωματοποιεῖν τὴν αὑτοῦ βασιλείαν.

---

1. *καταδίκης* P 2. post *ἐγκλήμασι* repetit *Va Μακεδονίαν* (non P, nisi forte fugit Wollenbergium, nec Suidas) *προσγραφὰς* P 3. *καὶ τὸ* — 4. *ἱερόν* om. Suid. utroque loco *τῆς σιτωνίας ἀθήνας* P, corr. *Va* 6. *ἔφυγε* des. Suid. v. *κατακαλῶν* *καὶ* om. Suid. 9. *πολλοὺς ἐμετεωροδοκῶν* P. *πολλοὺς πολλάκις μετεωροδοκῶν* Suid., corr. *Sch* 11. *ἐν τῷ πολέμῳ προστασίαν* Suid. 15—18. Athen. 10 p. 445d: *ἀλλ' οὐ Περσεὺς ὁ ὑπὸ Ῥωμαίων καθαιρεθείς· κατ' οὐδὲν γὰρ τὸν πατέρα Φίλιππον ἐμιμήσατο. οὔτε γὰρ περὶ γυναῖκας ἐσπουδάκει οὔτε φίλοινος ἦν, καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ* (in numero libri erratum esse demonstrat Nissenus p. 5 adnot.) 17. *καὶ οὐ μόνον* 18. *φίλοι* om. P Suid. 19. *τῆς Περσέως ἀρχῆς*] *αὐτοῦ* Suid. *ἔχει* P, *ἔσχε* Suid., corr. *Va* 20. P *Va* 126

RES ITALIAE.

4 (26,7) * Ὅτι μετὰ τὴν ἀποστολὴν τῶν ὑπάτων Τιβερίου καὶ a. u. 577
Κλαυδίου τὴν πρὸς Ἴστρους καὶ Ἀγρίους ἡ σύγκλητος 997
ἐχρημάτισε τοῖς παρὰ τῶν Λυκίων ἥκουσι πρεσβευταῖς,
2 ἤδη τῆς θερείας ληγούσης, οἵτινες παρεγένοντο μὲν εἰς
τὴν Ῥώμην ἤδη καταπεπολεμημένων τῶν Λυκίων, ἐξαπ-
3 εστάλησαν δὲ χρόνοις ἱκανοῖς ἀνώτερον. οἱ γὰρ Ξάνθιοι,
καθ᾽ ὃν καιρὸν ἔμελλον εἰς τὸν πόλεμον ἐμβαίνειν, ἐξέ-
πεμψαν πρεσβευτὰς εἴς τε τὴν Ἀχαΐαν καὶ τὴν Ῥώμην 998
4 τοὺς περὶ Νικόστρατον, οἳ τότε παραγενηθέντες εἰς τὴν
Ῥώμην πολλοὺς εἰς ἔλεον ἐξεκαλέσαντο τῶν ἐν τῷ συνεδρίῳ,
τιθέντες ὑπὸ τὴν ὄψιν τήν τε Ῥοδίων βαρύτητα καὶ τὴν
5 αὑτῶν περίστασιν. καὶ τέλος εἰς τοῦτ᾽ ἤγαγον τὴν σύγκλη-
τον ὥστε πέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον τοὺς διασαφή-
σοντας ὅτι, τῶν ὑπομνηματισμῶν ἀναληφθέντων ὧν οἱ
δέκα πρέσβεις ἐποιήσαντο κατὰ τὴν Ἀσίαν, ὅτε τὰ πρὸς
Ἀντίοχον ἐχείριζον, εὕρηνται Λύκιοι δεδομένοι Ῥοδίοις
6 οὐκ ἐν δωρεᾷ, τὸ δὲ πλεῖον ὡς φίλοι καὶ σύμμαχοι. τοιαύ-
της δὲ γενομένης διαλύσεως οὐδ᾽ ὅλως ἤρεσκε πολλοῖς τὸ
7 γεγονός. ἐδόκουν γὰρ οἱ Ῥωμαῖοι τὰ κατὰ τοὺς Ῥοδίους
καὶ Λυκίους διαγωνοθετεῖν θέλοντες ἐκδαπανᾶσθαι τὰς
8 παραθέσεις τῶν Ῥοδίων καὶ τοὺς θησαυρούς, ἀκηκοότες
τήν τε νυμφαγωγίαν τὴν νεωστὶ τῷ Περσεῖ γεγενημένην
9 ὑπ᾽ αὐτῶν καὶ τὴν ἀνάπειραν τῶν πλοίων. συνέβαινε γὰρ
βραχεῖ χρόνῳ πρότερον ἐπιφανῶς καὶ μεγαλομερῶς ταῖς
παρασκευαῖς ἀναπεπειρᾶσθαι τοὺς Ῥοδίους ἅπασι τοῖς
10 σκάφεσι τοῖς ὑπάρχουσιν αὐτοῖς. καὶ γὰρ ξύλων πλῆθος
εἰς ναυπηγίαν ἐδέδοτο παρὰ τοῦ Περσέως τοῖς Ῥοδίοις,
καὶ στελγίδα χρυσῆν ἑκάστῳ τῶν θρανιτῶν ἐδεδώρητο τῶν
νεωστὶ νενυμφαγωγηκότων αὐτῷ τὴν Λαοδίκην.

---

2. O fol. 190r *Ur* 117 6. *καταπολεμημένων* OU, corr. *Ca* 882 13. *τοῦτο* vulgo invito O 15. *ὧν* add. *Ur* 17. *Ῥοδίοις Ur, ῥωμαίοις* OU 18. *φίλοις καὶ συμμάχοις* OU, corr. *Rei* 684 auctore *Ca* 882 21. *διάγωνοι αἰτεῖν* O 23. *τῷ Περσεῖ — 30. νεωστὶ* om. *Ur* 28. *ἐδίδοτο* O, corr. *Hu* 29. *στλεγγίδα Di θρανιτῶν Rei* 684, *φρακτήτων* O 30. *αὐτῶν Ur*

RES RHODIORUM.

* *Ὅτι εἰς τὴν Ῥόδον παραγενομένων τῶν ἐκ τῆς* 5
Ῥώμης πρεσβευτῶν, καὶ διασαφούντων τὰ δεδογμένα τῇ (26,8)
συγκλήτῳ, θόρυβος ἦν ἐν τῇ Ῥόδῳ καὶ πολλὴ ταραχὴ περὶ
τοὺς πολιτευομένους, ἀγανακτούντων ἐπὶ τῷ μὴ φάσκειν
ἐν δωρεᾷ δεδόσθαι τοὺς Λυκίους αὐτοῖς, ἀλλὰ κατὰ συμ-
μαχίαν. ἄρτι γὰρ δοκοῦντες καλῶς τεθεῖσθαι τὰ κατὰ 2
Λυκίους, αὖθις ἄλλην ἀρχὴν ἑώρων φυομένην πραγμάτων·
εὐθέως γὰρ οἱ Λύκιοι, τῶν Ῥωμαίων παραγενομένων καὶ 3
διασαφούντων ταῦτα τοῖς Ῥοδίοις, πάλιν ἐστασίαζον καὶ
πᾶν ὑπομένειν οἷοί τ' ἦσαν ὑπὲρ τῆς αὐτονομίας καὶ τῆς
ἐλευθερίας. οὐ μὴν ἀλλ' οἵ γε Ῥόδιοι ἀκούσαντες τῶν 4
999 *πρεσβευτῶν, καὶ νομίσαντες ἐξηπατῆσθαι τοὺς Ῥωμαίους*
ὑπὸ τῶν Λυκίων, παραχρῆμα κατέστησαν τοὺς περὶ Λυ-
κόφρονα πρεσβευτὰς διδάξοντας τὴν σύγκλητον περὶ τῶν
προειρημένων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν, ὅσον οὔπω 5
δοκούντων πάλιν ἐπαναστήσεσθαι τῶν Λυκίων.

RES ITALIAE.

a. u. 578 * *Ὅτι ἡ σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥό-* 6
δου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερέθετο τὴν (28,9)
ἀπόκρισιν. ἡκόντων δὲ τῶν Δαρδανίων, καὶ περὶ τοῦ πλή- 2
θους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν
καὶ τῆς ἐν τοῖς κινδύνοις τόλμης ἐξηγουμένων, καὶ διασα- 3
φούντων περὶ τῆς Περσέως κοινοπραγίας καὶ τῶν Γαλα-
τῶν, καὶ φασκόντων τοῦτον ἀγωνιᾶν μᾶλλον ἢ τοὺς Βα-
στάρνας, καὶ διὰ ταῦτα δεομένων σφίσι βοηθεῖν, παρόντων 4
δὲ καὶ Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις,
καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν, ἔδοξε 5

---

2. O fol. 191r *Ur* 118 5. *τῷ*] *τῶν* O 11. *οἱ* ante *ὑπὲρ* add. O 13. *ἐξηπατεῖσθαι* OU, corr. *Ca* 883 *Ῥωμαίους Ur*, *ῥοδίους* OU 15. *διδάξον* O 16. *οὔπω* O 17. *ἐπαναστήσασθαι* O 19. O fol. 191v *Ur* 119 22. *βαστάρνων* OU, accentum corr. *Ca* 883 23. *καὶ* ante *τῆς* om. O 25 *φασκότων* O *τούτους Rei* 685

τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας ἐσομένους τῶν
6 προσαγγελλομένων. καὶ παραυτίκα καταστήσαντες Αὖλον
Ποστούμιον ἐξαπέστειλαν, καὶ σὺν τούτῳ τινὰς τῶν νέων.

RELIQUIAE LIBRI XXVI.

RES ITALIAE.

a. u. 579

RES MACEDONIAE.

RES ASIAE. ANTIOCHI EPIPHANIS INITIA.

1 * Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθεὶς Ἐπιμανὴς δ' ἐκ τῶν
(26,10) πράξεων ὀνομασθεὶς * * * ἀποδιδράσκων ἐκ τῆς αὐλῆς
ἐνίοτε τοὺς θεράποντας, οὗ τύχοι τῆς πόλεως, ἀλύων
2 ἐφαίνετο δεύτερος καὶ τρίτος. μάλιστα δὲ πρὸς τοῖς
ἀργυροκοπείοις εὑρίσκετο καὶ χρυσοχοείοις, εὑρεσιλογῶν καὶ
φιλοτεχνῶν πρὸς τοὺς τορευτὰς καὶ τοὺς ἄλλους τεχνίτας.
3 ἔπειτα καὶ μετὰ δημοτῶν ἀνθρώπων συγκαταβαίνων ὡμί-
λει ᾧ τύχοι, καὶ μετὰ τῶν παρεπιδημούντων συνέπινε τῶν 1000

---

2. 3. *αὐλὸν ποστόμιον* O 3. *νεῶν* O medio fere folio 192[a]; altera dimidia pars paginae vacua relicta est (conf. adnot. ad 1152, 10) 14. libro XXVI Polybius res olympiade 151 sive annis u. c. 579—582 gestas comprehendit; nullae eius libri reliquiae in codicibus Polybianis exstant (vide Nissen. 5 adnot. 335 adnot.) 5. 6 Liv. 41, 19, Nissen. 240 s. 335 7. Diodor. 29, 35 ed. Bekk., Nissen. 6. 335 8. Athen. 5 p. 193[d]: *τί οὖν ὀνομάσομεν, ἄνδρες φίλοι, τὸ συμπόσιον, ὅπερ Ἀντίοχος ὁ Ἐπιφανὴς μὲν κληθεὶς Ἐπιμανὴς δ' ἐκ τῶν πράξεων ὀνομασθείς; βασιλεὺς δ' ἦν οὗτος τῶν Συριακῶν τῶν ἀπὸ Σελεύκου εἷς· περὶ οὗ φησι Πολύβιος τάδε, ὡς ἀποδιδράσκων* cet.; conf. eundem 2 p. 45[c]: *τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ*, denique locum ex libro X, qui statim sequitur 12. *εὑρησιλογῶν* vulgo apud Athen., corr. *Sch* 14- 1151, 6. Athen. 10 p. 439[a]: *Πολύβιος δ' ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καλεῖ αὐτὸν Ἐπιμανῆ καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις. οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καὶ τῶν εὐτελεστάτων συνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων, φησί, συναίσθοιτό τινας εὐωχουμένους ὅπου δή ποτε, παρῆν μετὰ κεραμίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλών, τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν* 15. *παρεπιδημούντων ξένων* Athen. libro X

εὐτελεστάτων. ὅτε δὲ τῶν νεωτέρων αἴσθοιτό τινας 4
συνευωχουμένους, οὐδεμίαν ἔμφασιν ποιήσας παρῆν ἐπικω-
μάζων μετὰ κερατίου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς
διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ 5
τὴν βασιλικὴν ἀποθέμενος ἐσθῆτα, τήβενναν ἀναλαβὼν
περιῄει κατὰ τὴν ἀγορὰν ἀρχαιρεσιάζων, καὶ τοὺς μὲν
δεξιούμενος τοὺς δὲ καὶ περιπτύσσων παρεκάλει φέρειν
αὐτῷ τὴν ψῆφον, ποτὲ μὲν ὡς ἀγορανόμος γένηται, ποτὲ
δὲ καὶ ὡς δήμαρχος. τυχὼν δὲ τῆς ἀρχῆς, καὶ καθίσας 6
ἐπὶ τὸν ἐλεφάντινον δίφρον κατὰ τὸ παρὰ Ῥωμαίοις ἔθος.
διήκουε τῶν κατὰ τὴν ἀγορὰν γινομένων συναλλαγμάτων
καὶ διέκρινε μετὰ πολλῆς σπουδῆς καὶ προθυμίας. ἐξ ὧν 7
εἰς ἀπορίαν ἦγε τῶν ἀνθρώπων τοὺς ἐπιεικεῖς· οἱ μὲν
γὰρ ἀφελῆ τινα αὐτὸν εἶναι ὑπελάμβανον, οἱ δὲ μαινόμενον
καὶ γὰρ περὶ τὰς δωρεὰς ἦν παραπλήσιος· ἐδίδου γὰρ 8
τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλά-
νους, ἄλλοις δὲ χρυσίον. καὶ ἐξ ἀπαντήσεως δέ τισι 9
συντυγχάνων, οὓς μὴ ἑωράκει ποτέ, ἐδίδου δωρεὰς
ἀπροσδοκήτους. ἐν δὲ ταῖς πρὸς τὰς πόλεις θυσίαις 10
καὶ ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς πάντας ὑπερέβαλλε τοὺς
βεβασιλευκότας. τοῦτο δ᾽ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ 11
παρ᾽ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ
βωμὸν ἀνδριάντων. ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βα- 12
λανείοις, ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κερα-
μίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων· ὅτε 13
καί τινος εἰπόντος "μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ
καὶ τοιούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ" μηδὲν τὸν
ἄνθρωπον προσειπών, ὅπου κεῖνος τῇ ἑξῆς ἐλούετο, ἐπεισ-
ελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον
κεράμιον πολυτελεστάτου μύρου τῆς στακτῆς καλουμένης,
ὡς πάντας ἀναστάντας κυλίεσθαι λουομένους τῷ μύρῳ, 14

1. 2. συναίσθοιτό τινας εὐωχουμένους ὅπου δή ποτε Athen. libro X 3. κερατίου Diodor. l. c., κεραμείου vel κεραμίου codices Athenaei 19. 20. πρὸς] περὶ bis scribendum esse coni. Meinekius anal. critic. in Athen. p. 86 23. 28. ἐλοῦτο Di 31. λουσομένους Na 352, λουμένους Di

καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.

RES ITALIAE. a. u. 580

RES GRAECIAE.

RES RHODIORUM.

RES GRAECIAE. a. u. 581

RES MACEDONIAE. a. u. 582

RELIQUIAE LIBRI XXVII.

BELLUM MACEDONICUM.

a. u. 583
1 *Ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις* 1001
παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασῆν καὶ Καλλέαν, παρὰ
2 *δὲ Νέωνος Ἰσμηνίας, οἱ μὲν περὶ Λασῆν ἐγχειρίζοντες τὴν*
ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δὲ Ἰσμηνίας κατὰ κοινὸν πά-
σας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς τὴν τῶν πρε-
3 *σβευτῶν πίστιν. ἦν δὲ τοῦτο μὲν ἐναντιώτατον τοῖς περὶ*
τὸν Μάρκιον, τὸ δὲ κατὰ πόλιν διελεῖν τοὺς Βοιωτοὺς οἰ-
4 *κειότατον. διὸ τοὺς μὲν περὶ τὸν Λασῆν καὶ τοὺς Χαι-*
ρωνεῖς καὶ τοὺς Λεβαδεῖς, καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν
5 *ἀπὸ τῶν πόλεων, ἀσμένως ἀπεδέχοντο καὶ κατέψων, τὸν*
δὲ Ἰσμηνίαν παρεδειγμάτιζον ἀποτριβόμενοι καὶ παρορῶν-

3. Diodor. 29, 36 ed. Bekk. (ex hoc, non e Polybio, Suidas glossam v. *χρεωκοπεῖται* descripsisse videtur) 4. 5. Liv. 41, 22—25, Nissen. 241. 335 6. Liv. 42, 4, 5—6, 12, Nissen. 243 s. 335 7. Liv. 42, 11—18, Appian. Maced. 11, Diodor. 29, 37. 38, Nissen. 245 s. 335
8. libro XXVII Polybius res annis 583 et 584 gestas comprehendit
9. Liv. 42, 29. 30. 36—67, Appian. Maced. 11—13, Diodor. 30, 7. 1. 3, Nissen. 248—256. 335 s. 10. O fol. 192v, praemisso titulo *Περὶ πρέσβεων ἐθνικῶν πρὸς ῥωμαίους: ∾ λόγος κζος*, *Ur* 119 11. *λασύν* OU *καλλέαν* O, *Καλλίαν* vulgo ante *Di* 12. *νέονος* O 12. 13. *ἰσμενίας* O *Ur* (conf. ad vs. 20) 12. 17. *λασῆν* O, *Λασὺν Ur*
12. *ἐγχείριζον* U, *ἐνεχείριζον* O, corr. *Sch* *τὴν* om. O 14. *τὰς* om. O 20. *ἰσβηνίαν* et in marg. *ἴσως ἰσμενίαν* O. in U modo *ἰσμηνίας* modo *ἰσμενίας* scriptum esse adnotat *Ur*

τες, ὅτε καὶ συνεπιθέμενοί τινες τῶν φυγάδων μικροῦ κατ- 6
έλευσαν τὸν Ἰσμηνίαν, εἰ μὴ κατέφυγεν ὑπὸ τὰ δίθυρα
τῶν Ῥωμαίων. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν ταῖς Θήβαις 7
συνέβαινε ταραχὰς εἶναι καὶ στάσεις· οἱ μὲν γὰρ ἔφασαν 8
δεῖν διδόναι τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν, οἱ δὲ
Κορωνεῖς καὶ Ἁλιάρτιοι συνδεδραμηκότες εἰς τὰς Θήβας
ἀκμὴν ἀντεποιοῦντο τῶν πραγμάτων, καὶ μένειν ἔφασαν
δεῖν ἐν τῇ πρὸς τὸν Περσέα συμμαχίᾳ. καὶ μέχρι μὲν 9
τινος ἐφάμιλλος ἦν ἡ διάθεσις τῶν στασιαζόντων· Ὀλυμ-
πίχου δὲ τοῦ Κορωνέως πρώτου μεταθεμένου, καὶ φάσκον-
τος δεῖν ἀντέχεσθαι Ῥωμαίων, ἐγένετό τις ὁλοσχερὴς ῥοπὴ
καὶ μετάπτωσις τοῦ πλήθους. καὶ πρῶτον μὲν τὸν Δικέ- 10
ταν ἠνάγκασαν πρεσβεύειν πρὸς τοὺς περὶ τὸν Μάρκιον,
ἀπολογησόμενον ὑπὲρ τῆς πρὸς τὸν Περσέα συμμαχίας·
μετὰ δὲ ταῦτα τοὺς περὶ τὸν Νέωνα καὶ τὸν Ἱππίαν ἐξέ- 11
βαλον, συντρέχοντες ἐπὶ τὰς οἰκίας αὐτῶν, καὶ κελεύοντες
αὐτοὺς ὑπὲρ αὑτῶν ἀπολογεῖσθαι περὶ τῶν διῳκονομημέ-
νων· οὗτοι γὰρ ἦσαν οἱ τὰ περὶ τὴν συμμαχίαν οἰκονο-
μήσαντες. τούτων δὲ παραχωρησάντων ἐξ αὐτῆς ἀθροισθέν- 12
τες εἰς ἐκκλησίαν πρῶτον μὲν τιμὰς ἐψηφίσαντο καὶ δωρεὰς
1002 *τοῖς Ῥωμαίοις, εἶτα ἐνεργεῖν ἐπέταξαν τοῖς ἄρχουσι τὴν*
συμμαχίαν. ἐπὶ δὲ πᾶσι πρεσβευτὰς κατέστησαν τοὺς 13
ἐγχειριοῦντας τὴν πόλιν Ῥωμαίοις καὶ κατάξοντας τοὺς
παρ' αὑτῶν φυγάδας.

Τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγά- 2
δες ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν
ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ Δικέταν.
προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προειρημένων, καὶ 2
τῶν Ῥωμαίων συνεπισχυόντων τοῖς φυγάσιν, εἰς τὴν ἐσχά- 3

1152, 20. *παρεδογμάτιζον* OU, corr. Ernestus in lexico Polyb. p. 81 *προορῶντες* O

1. *ὅτε* O *μακροῦ* O 2. *ἰσμενίαν* O *Ur* 6. *ἀλιάρτοι* O 11. *τις* *Hu*, *καὶ* U, om. O 13. 14. *μάρκον ἀπολογησάμενον* O 15. *νεωνᾶ* O *τὸν* ante *Ἱππ.* om. *Ur* *ἐξέβαλλον* OU, corr. *Hu* 16. *συντρέχοντας* O 17. *διωκομένων* OU, corr. *Ur* 18. *τὰ* om. O 19. *ἐξ αὐτῆς θέντες* O 20. *μέν τινας* OU, corr. *Gro* not. in Polyb. p. 448 *δωρεὰς* add. *Rei* 685 23. *ἐγχειροῦντας* OU, corr. *Ca* 885 *κατέταξαν* *Ur* 26. *χάλκη* O 27. *ἰσμενίαν* OU, item p. 1154, 20 28. *πρόδηλον* O

*την διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ
κινδυνεῦσαι παρ' αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ
πλήθους, ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοή-
θησαν οἱ Ῥωμαῖοι, παρακατασχόντες τὴν ἐπιφορὰν τῶν*
4 *ὄχλων. τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων
τὰ προειρημένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα
τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πό-
λεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστήματι.*
5 *πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον
τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας συνεβούλευσαν*
6 *καταγαγεῖν εἰς τὴν οἰκείαν, εὐθύς τε παρήγγειλαν πρε-
σβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόν-*
7 *τας αὐτοὺς εἰς τὴν πίστιν κατ' ἰδίαν ἑκάστους. πάντων
δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων (ταῦτα δ' ἦν τὸ
διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν*
8 *πολλῶν εὔνοιαν πρὸς τὴν Μακεδόνων οἰκίαν) οὗτοι μὲν
μεταπεμψάμενοι Σερούιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ
τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά*
9 *τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν. οἱ δὲ περὶ τὸν
Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν,*
10 *μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὐτοὺς ἐκ τοῦ ζῆν. τὸ
δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς
τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους και-
ροὺς διαπεφευγὸς παραδόξως, τότε προπετῶς καὶ ἀλογί-
στως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς
πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.*

11 *Οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες
εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις
ταῖς τῶν Ἀχαιῶν, καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν* 1003
χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξον-
12 *τας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως. τοῦ δὲ*

---

1. *ἧκον οἱ Ca* 885, *ἧκον. οἱ δὲ* OU 2. *κινδυνεύουσαι* O 3. *προνοήθησαν* O 8. *ἐν*] *οὐ* O 11. *ἀπαγαγεῖν* OU, corr. *Na* 257 *οἰκίαν* O 12. *διδόντων Di* 13. *ἑκάστους* O (sed *ου* vix differt ab *α*), *ἑκάστας Ur* 20. *δικέτην* O 22. *πολὺ* O *συντετηρηκότες* U, *συντετηρηκός τε Ur* 24. *διαπεφευκὸς* O, corr. pr. m. in marg. 25. *περὶ* O 27. *αὔλιον* O

Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην.

* Ὅτι οἱ περὶ τὸν Τιβέριον καὶ Ποστούμιον κατὰ 3
τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς
κατὰ τὴν Ἀσίαν πόλεις, πλεῖστον δ' ἐν τῇ Ῥόδῳ, καίπερ 2
οὐ προσδεομένων τῶν Ῥοδίων κατὰ τοὺς τότε χρόνους.
Ἀγησίλοχος γὰρ τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούν- 3
των, ὃ καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι
πρότερον, ἅμα τῷ φανερὸν γενέσθαι διότι μέλλουσι πολεμεῖν Ῥωμαῖοι τῷ Περσεῖ, τἆλλά τε παρακεκλήκει τοὺς
πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων, καὶ τετταράκοντα ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑποζωννύειν,
ἵνα ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρα- 4
σκευάζωνται πρὸς τὸ παρακαλούμενον, ἀλλ' ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς. ἃ τότε προφε- 5
ρόμενος τοῖς Ῥωμαίοις, καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς
παρασκευάς, εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τιβέριον ἀποδεδεγμένοι τὴν 6
τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην.

* Ὅτι Περσεὺς μὲν μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς 4
Ῥωμαίους τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέταττεν εἰς
τὴν ἐπιστολὴν καὶ τοὺς ὑφ' ἑκατέρων ῥηθέντας λόγους,
ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος φανήσεσθαι τοῖς δι- 2
καίοις, ἅμα δὲ βουλόμενος ἀπόπειραν λαμβάνειν τῆς ἑκάστων προαιρέσεως. πρὸς μὲν οὖν τοὺς ἄλλους δι' αὐτῶν 3
τῶν γραμματοφόρων ἔπεμπε τὰς ἐπιστολάς, εἰς δὲ τὴν
Ῥόδον καὶ πρεσβευτὰς συναπέστειλεν Ἀντήνορα καὶ Φίλιππον, οἳ καὶ παραγενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχου- 4
σιν ἀπέδωκαν, καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν

4. N fol. 92ᵛ *Ur* 122; conf. Nissen. 15 ποστόμιον N 8. ἀγησίλοχος N, γησίλοχος U, Ἡγησίλοχος *Ur* cum Livio 42, 25, 3 12. καὶ μ̄ NU 14. παρασκευάζονται N 16. προφερόμενος NU, corr. *Sch* 18. εὐδοκουμένας N, οὐ δοκουμένας U, corr. *Rei* 687 auctore *Ca* 886 19. ἀποδεδειγμένοι N 21. O fol. 194ᵛ *Ur* 123 μὲν om. O 22. ante τῶν Ἑλλήνων quaedam intercidisse suspicatur *Sch* κατέταττεν U et O[1] in marg., κατ' ἔτους O in contextu 25. ὑπὸ πεῖραν O 30. καὶ μετά] καθμε | τά O

βουλὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν ἡσυ-
5 χίαν ἔχειν, ἀποθεωροῦντας τὸ γινόμενον, ἐὰν δὲ Ῥωμαῖοι 1004
παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ
6 Περσεῖ καὶ Μακεδόσι, πειρᾶσθαι διαλύειν. τοῦτο γὰρ
7 πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ μάλιστα Ῥοδίοις· ὅσῳ
γὰρ πλεῖον ὀρέγονται τῆς ἰσηγορίας καὶ παρρησίας, καὶ
διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ
τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναν-
τίαν προαίρεσιν μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυ-
8 λάττεσθαι κατὰ δύναμιν. ταῦτα καὶ πλείω τούτοις παρα-
πλήσια διαλεχθέντων τῶν πρέσβεων ἤρεσκε μὲν ἅπασι τὰ
9 λεγόμενα· προκατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ,
καὶ νικῶντος αὐτοῖς τοῦ βελτίονος, τἆλλα μὲν ἀπεδέξαντο
φιλανθρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ
τῆς ἀποκρίσεως εἰς μηδὲν αὐτοὺς παρακαλεῖν τοιοῦτον
ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες βού-
10 λησιν. οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπόκρισιν οὐκ
ἔλαβον, τὴν δὲ λοιπὴν φιλανθρωπίαν ἀποδεξάμενοι τὴν
Ῥοδίων ἀπέπλευσαν εἰς τὴν Μακεδονίαν.

5 * *Ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ*
Βοιωτίᾳ πόλεων ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας, Ἀν-
2 τίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν, ὃς καὶ
παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε
3 διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν ἐπιπλοκῆς, εἰς δὲ
Κορώνειαν καὶ Θήβας ἔτι δ' Ἁλίαρτον εἰσελθὼν παρεκά-
λεσε τοὺς ἀνθρώπους ἀντέχεσθαι τῆς πρὸς Μακεδόνας
4 εὐνοίας. τῶν δὲ προθύμως ἀποδεχομένων τὰ λεγόμενα
καὶ πρεσβευτὰς ψηφισαμένων πέμπειν εἰς Μακεδονίαν,
οὗτος μὲν ἀπέπλευσε καὶ συμμίξας τῷ βασιλεῖ διεσάφησε
5 τὰ κατὰ τὴν Βοιωτίαν. παραγενομένων δὲ καὶ τῶν πρεσβευ-

---

5. *μὲν* om. O 9. *προαιρεῖσθαι* OU, corr. *Gro* not. in Polyb. 448 10. *πλείω* om. O 13. *νικόντος* O 15. *τοιοῦτο* OU, corr. *Ben* 290 17. *οἱ δὲ* — 19. *μακεδονίαν* bis scripta in O 20. O fol. 195v *Ur* 124; conf. Nissen 15 21. *πόλις* O 21. 22. *ἀντίγονος — τὸν ἀλέξανδρον* O (in U multa corrupte scripta esse adnotat *Ur*) 25. *κορονίαν* O *Ἁλίαρτον Ur*, *ἄναρτον* O(U) 29. *οὕτως* O *διεσάφει* vulgo invito O

τῶν μετ' ὀλίγον, καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι
ταῖς πόλεσι ταῖς αἱρουμέναις τὰ Μακεδόνων· τοὺς γὰρ 6
Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς
διὰ τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσι μηδ' αἱρεῖσθαι τὰ
1005 Ῥωμαίων· ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν οὐδα- 7
μῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς, καθό- 8
λου δ' αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι κατὰ
δύναμιν, Ῥωμαίοις δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν ἡσυχίαν ἔχειν.

1006 *Ὅτι οἱ Ῥωμαῖοι τῶν ἀπὸ τῆς Ἀσίας παραγεγονό- 6 (7)
των πρεσβευτῶν διακούσαντες τά τε κατὰ τὴν Ῥόδον καὶ
τὰ κατὰ τὰς ἄλλας πόλεις, προσεκαλέσαντο τοὺς παρὰ τοῦ
Περσέως πρεσβευτάς. οἱ δὲ περὶ τὸν Σόλωνα καὶ τὸν 2
Ἱππίαν ἐπειρῶντο μὲν καὶ περὶ τῶν ὅλων λέγειν τι καὶ
1007 παραιτεῖσθαι τὴν σύγκλητον, τὸ δὲ πλεῖον ἀπελογοῦντο
περὶ τῆς ἐπιβουλῆς τῆς κατὰ τὸν Εὐμένη. ληξάντων δὲ 3
τῆς δικαιολογίας αὐτῶν, πάλαι προδιειληφότες ὑπὲρ τοῦ
πολεμεῖν προσέταξαν αὐτοῖς ἐκ μὲν τῆς Ῥώμης εὐθέως
ἀπαλλάττεσθαι, καὶ τοῖς ἄλλοις ἅπασι Μακεδόσιν, ὅσοι
παρεπιδημοῦντες ἔτυχον, ἐκ δὲ τῆς Ἰταλίας ἐν τριάκονθ'
ἡμέραις ἐκχωρεῖν. μετὰ δὲ ταῦτα τοὺς ὑπάτους ἀνακαλε- 4
σάμενοι παρώρμων ἔχεσθαι τοῦ καιροῦ καὶ μὴ καθυστερεῖν.

1005 *Ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέ- 7 (6)
πεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς,
συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σωκράτει. παραγενο- 2
μένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον Στρατοκλέους πρυ-
τανεύοντος τὴν δευτέραν ἑξάμηνον, καὶ τοῦ διαβουλίου προ-
τεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα 3
καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς
ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου,
μηδεμίαν πρόφασιν ποιουμένους· οἱ δὲ περὶ τὸν Δείνωνα 4

---

2. αἰρομέναις O, αἱρομέναις Ur, corr. *Ca* 888 3. *βαρεῖς*] *παρεὶς* O 9. O fol. 196v *Ur* 127 11. *τὰ* om. O 12. *Νέωνα Na* 250 s. 14. *πλέον Ur*, *πλείονα* O 21. *παρόρμων* O 21. 22. inter cap. 6 et 7 coll. Livio 42, 49, 2 Suidae fragmentum v. *φαντασία* interserit Maur. Müller progr. Stendal. a. 1866 p. 22 22. N fol. 93v *Ur* 125 24. *σωκράτη* N 26. *ἔκμηνον* NU, corr. *Ca* 888 28. *πέμπει* N 30. *δίδωνα* N, *Δίνωνα Ur*, corr. *Sch*

καὶ Πολύαρατον, δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη γεγονόσι
φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προθέμενοι τὸ τοῦ
βασιλέως Εὐμένους πρόσωπον, ἤρξαντο λυμαίνεσθαι τὴν
5 *τῶν πολλῶν προαίρεσιν. ὑπαρχούσης γὰρ τοῖς Ῥοδίοις*
ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ
πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε τοῦ βασιλέως Εὐμένους
ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν Ἑλλήσποντον στόματος χά-
ριν τοῦ κωλύειν τοὺς πλέοντας εἰς τὸν Πόντον, ἐπελάβοντο
6 *τῆς ὁρμῆς αὐτοῦ καὶ διεκώλυσαν Ῥόδιοι, μικροῖς δ' ἀνώ-*
τερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφο-
ρᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι
μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποιεῖ-
7 *σθαι δὲ συνεχῶς διὰ τῶν ὑπ' Εὐμένη ταττομένων· ἐκ*
πάντων δὲ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ λεγό-
8 *μενον κατὰ τοῦ βασιλέως. διὸ ταύτης ἐπιλαβόμενοι τῆς*
ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν,
φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν ἀλλὰ παρ' Εὐ-
μένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ πάντα τρόπον ἐμβι-
βάζειν εἰς τὸν πόλεμον καὶ προσάπτειν τῷ δήμῳ δαπάνας
9 *καὶ κακοπαθείας οὐκ ἀναγκαίας. καὶ μαρτύριον ἐποιοῦντο*
τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν
ἐπιστολὴν ἀλείπτην τινὰ καὶ τοιοῦτον ἄνθρωπον, οὐκ εἰω- **1006**
θότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς
σπουδῆς καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιού-
10 *των. ἔλεγον δὲ ταῦτα καλῶς μὲν εἰδότες ὅτι συμβαίνει*
γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμε-
νοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν
Ῥωμαίοις, ἀλλ' ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι προσκο-
11 *πῆς καὶ δυσαρεστήσεως ἀφορμάς. ἦν γὰρ τὸ προκείμενον*
αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν
τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν ἐμπλέκειν, καθ'
12 *ὅσον οἷοί τ' ἦσαν. συνέβαινε δὲ τοὺς προειρημένους οἰ-*

---

3. *εὐγενοῦς* U 13. *Εὐμένει* vulgo invito N *πραττομένων* U 16 *δίνωνα* U, *δίδωνα* N 18. *αὐτοὺς ἐκείνους* N, *αὐτοῦ ἐκείνους* *Ur*, corr. *Hu* *ἐκβιβάζειν* NU, corr. *Rei* 688 20. *ἐποίουν* NU, corr. *Sch* 22. *καὶ χειρουργὸν* *Na* 231 26. *Λουκρητίου* vulgo invito N 28. *προκοπῆς* N 32. *τε* N

κείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτε-
ρον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν,
τὸν δὲ Δείνωνα, φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς
οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορ-
θώσεως. ἐφ᾽ οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστάς, καὶ 13
πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπὼν πολλὰ δὲ περὶ Ῥω-
μαίων ἐπ᾽ ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶ-
σαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων.
καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξ- 14
απέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπ᾽ αὐτῶν
Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφ᾽ ἧς ἄρχων ἐπέπλει
Τιμαγόρας, ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην ἀπε- 15
σταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν
οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος. ὁ δὲ Λοκρή- 16
τιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θά-
λατταν παραγεγονότας συμμάχους, ἀπέλυσε τῆς χρείας,
φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν
βοηθείας.

1009 * Ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων συνεδρίου παρὰ 8
τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι
δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν
τῶν Ῥωμαίων, ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι καὶ φόρους 2
δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο ὁ πατὴρ κατα-
πολεμηθείς, καὶ τόπων ἐκχωρήσει τῶν αὐτῶν. ἐάν τε 3
γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ
βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου πεπροτερηκότι διὰ τῶν
ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους
ὑπάρξειν τοὺς Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδό-
νων ἀνδρείας, εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν
Μακεδόσιν. ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς 4

3. *δίνωνα* NU 4. *δυνατῶν* NU, corr. *Gro* *βασιλέως* N¹U, corr. *Ca* 889 9. *καταρτήσαντες* NU, *καταρτύσαντες Ur*, corr. *Sch* in lexico p. 336 *τετρήρεις* N (idem coniecerat Nissen. 255), *τριήρεις Ur* *ἓ μὲν* U 11. 12. *Τιμαγόραν — Τιμαγόρας*] alterutrum nomen corruptum esse videtur (de *Τιμανόρας* cogitavit *Gro*) 14. *Λουκρήτιος* vulgo invito N 19. O fol. 196ᵛ *Ur* 127 22. *καὶ* post *ὅτι* om. *Ur* 23. *ῥωμαίους* O 24. *ἐκχωρήσειν* O *τε* add. *Be*

γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον,
αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν τοὺς
5 *θεοὺς καὶ τοὺς ἀνθρώπους. ταῦτα μὲν οὖν ἐδόκει τοῖς*
πλείοσι τῶν φίλων· συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμ-
ποντο παραχρῆμα πρεσβευταὶ Πάνταυχος Βαλάκρου καὶ
6 *Μίδων Βεροιεύς. ὧν παραγενομένων πρὸς τὸν Λικίνιον*
εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων
διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς
περὶ τὸν Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτω-
7 *κότων. ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦ-*
8 *ναι τὴν ἀπόκρισιν. ἴδιον γὰρ τοῦτο πάντη παρὰ Ῥωμαίοις* 1010
ἔθος καὶ πάτριόν ἐστι, τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθα-
δεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς ἐπι-
9 *τυχίας ὡς μετριωτάτους. τοῦτο δὲ διότι καλόν, πᾶς ἂν*
τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις καιροῖς,
10 *εἰκότως ἄν τις ἐπαπορήσειεν. πλὴν τότε γε τοιαύτην ἔδω-*
καν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπιτρέπειν τὸν Περσέα
τὰ καθ᾽ αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν
ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, βουλεύεσθαι περὶ τῶν κατὰ
11 *τὴν Μακεδονίαν. οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτ᾽ ἀκού-*
σαντες ἐπανῆλθον καὶ διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φί-
12 *λοις. ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύ-*
νοντο, καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι
13 *μηκέτι μήτε διαπέμπεσθαι περὶ μηδενός. οὐ μὴν ὁ Περ-*
σεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων
τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίνιον.
14 *προκόπτων δ᾽ οὐδέν, ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπι-*
τιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ
15 *λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, οὕτως ἠναγκάσθη*
τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ
τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν.

---

1. *νεμεσισεῖν* O 3. *οὖν* om. *Ur* 4. *πέμπονται* O 6. *μήδων* OU, corr. *Di* (*Midon* Liv. 42, 58, 7. 44, 32, 9; ib. 45, 2. 7) 12. *ἔθνος* O 14. *δὲ* add. *Ca* 891 19. *δοκεῖ* O 20. *ταῦτα* vulgo invito O 22. *παρωξύνετο* O 25. *αὔξων Di* pro *αὐτῷ* 27. *προκόπτον* O *ἐπιτιμόντων* O 30. *μετὰ τὸ στρατοπεδεῦσαι* O

1007 *Ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν 9
νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέ- (7a)
λαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα
διάθεσις, τὸν πρὸ τούτου χρόνον ἐπικρυπτομένων τῶν
πλείστων. ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, 2
διάθεσις· παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι
περὶ τοὺς γυμνικοὺς ἀγῶνας. καὶ γὰρ ἐν ἐκείνοις ὅταν 3
πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγ-
καταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής,
εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ
καὶ θαρρεῖν παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς
ὁρμαῖς· ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι 4
σημεῖον τῆς πληγῆς, παραυτίκα πάλιν ἅμα πάντων ἀγών
τις προσγίνεται· ποτὲ δὲ καὶ χλευάζειν ἐπιχειροῦσι τὸν 5
ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παρα-
δόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει
προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν· οὓς ἐὰν ἐπιστήσῃ τις 6
ἐν καιρῷ, ταχέως μετατίθενται, καὶ παρὰ πόδας ἐπιλαμ-
βάνονται τῆς ἑαυτῶν ἀγνοίας. ὅ φασι ποιῆσαι Κλειτό- 7
μαχον· ἐκείνου γὰρ ἀνυποστάτου δοκοῦντος εἶναι κατὰ τὴν
ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν
τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξή-
σαντα πρὸς τὸ καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευά-
σαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην
ἐξαποστεῖλαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύ-
1008 την τὴν χρείαν· παραγενομένου δὲ εἰς τὴν Ἑλλάδα τοῦ 8
προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς τὸν
Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν πολλοὶ πρὸς
τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαίροντες ἐπὶ τῷ βραχύ
τι τετολμηκέναι τινὰ συγκαταστῆναι πρὸς τὸν Κλειτόμα-

1. M *Ma* 421 *Hey* 68, 23 4. *τούτου* M, *τοῦ* vulgo post Geelium 5. *δοκεῖ* | M, *δοκεῖν* *Di* 7. *ἐν* add. Luchtius 13. *ἅμα πάντων* *Hu*, *ἐφ' ἁπάντων* legit *Hey*, sed *ἐφ'* dubium esse adnotat 14. *τις προσγίνεται* *Hu*, *μικρὸς γίνεται* M, *πικρὸς γίνεται* Geelius 17. *προσμετρίζοντες* legit *Ma*, ambiguam scripturam esse testatur *Hey* 19. *ποιεῖσθαι* M, corr. Geelius 20. *ἀποστάτου* M, corr. *Ma* 29. *οἱ πολλοὶ* coni. *Be* 30. 31. *βραχεῖ τι* legere sibi visus est *Hey*, *βλέ....* legit *Ma* (unde *βλέπειν* edidit), corr. *Hey*

9 χον· ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν
ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγί-
νετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν
10 παρακαλοῦντες τὸν Ἀριστόνικον. ἐν ᾧ καιρῷ φασι τὸν
Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον,
ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι
παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται ἐκείνῳ
11 καθ᾽ ὅσον εἰσὶ δυνατοί. πότερον οὐ συνοίδασιν αὐτῷ
ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτο ἀγνοοῦσι
διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλ-
λήνων δόξης, Ἀριστόνικος δὲ περὶ τῆς Πτολεμαίου τοῦ
12 βασιλέως; πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέ-
φανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς
Ἕλληνας ἢ Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα
13 τῇ πυγμῇ τοὺς ἄνδρας; ταῦτα δ᾽ εἰπόντος τοῦ Κλειτο-
μάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν
πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλή-
θους ἢ τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον.
10 Τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα
(7b) 2 συμβαῖνον περὶ τοὺς ὄχλους· εἰ γάρ τις ἐπιστήσας αὐτοὺς
ἤρετο μετὰ παρρησίας εἰ βούλοιντ᾽ ἂν εἰς ἕνα πεσεῖν τὴν
τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξου-
σίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, ταχέως ἂν αὐτοὺς
ὑπολαμβάνω ἐννοήσαντας παλινῳδίαν ποιῆσαι καὶ μετα-
3 πεσεῖν εἰς τοὐναντίον· εἰ δὲ καὶ βραχέα τις ὑπέμνησε τῶν
γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς
Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν
4 ἂν παρὰ πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι. πλὴν
τότε γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκφα-

---

14. *Βοιωτὸν* Luchtius 15. *ἄνδρας*] *Αἰγυπτίους* coni. *Ma* (paulo probabilius fuerit *ἀλλοίους*) 17. *ὑπὸ* Geelius pro *ἀπὸ* 19. *τοῦτο* M, corr. idem 20. *περὶ* M, *παρὰ* legerat *Ma* 21. *εἴρετο* M, corr. Luchtius *ἂν*] *ἄρ᾽* *Hu* (conf. 12, 26c, 2) 24. *ἐννοήσαντας* *Hu*, *ἐπιστήσαντας* dubia scriptura viderat *Hey* *ποιῆσαι* suspectum (nam longe alio sensu Isocrates encom. Hel. 64 scripsit *παλινῳδίαν ἐποίησε*), *ἂν ᾆσαι* *Be*, *ἐπᾷ-σαι* *Hu* 26. *δύσ* | *κολον* et 27. *συμφέροντα* M, corr. *Ma* 27. 28. *λίαν* | *ὑπὸ πόδας* M, *ἂν* add. *Na* 345, *παρὰ* corr. Geelius 29. *ἀνεπίστατον* *Hey*, *ἀνυπόστατον* *Ma*, *ἀν...στατον* M

1009 νὴς ἦν ἡ τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλομένοις,
ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου πέφηνέ τις
ἱκανὸς ἀνταγωνιστὴς Ῥωμαίοις. περὶ μὲν οὖν τούτων ἐπὶ 5
τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχα-
ριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε διάθεσιν, ἀγνοῶν
τὰ φύσει παρεπόμενα τοῖς ἀνθρώποις.

1010 * Κέστρος. ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ τὸν Περ- 11 (9)
σικὸν πόλεμον. τὸ δὲ βέλος τοιοῦτον· διπάλαιστον ἦν, 2
ἴσον ἔχον τὸν αὐλίσκον τῇ προβολῇ. τούτῳ ξύλον ἐνήρ- 3
μοστο, τῷ μὲν μήκει σπιθαμιαῖον, τῷ δὲ πάχει δακτυλιαίαν
ἔχον τὴν διάμετρον. εἰς δὲ τούτου τὸ μέσον ἐσφήνωτο 4
πτερύγια τρία ξύλινα, βραχέα παντελῶς. τοῦτο, δυεῖν 5
κώλων ἀνίσων ὑπαρχόντων τῆς σφενδόνης, εἰς τὸ μέσον
ἐνηγκυλίζετο τῶν κώλων εὐλύτως. λοιπὸν ἐν μὲν τῇ πε- 6
ριαγωγῇ τεταμένων τούτων ἔμενεν· ὅτε δὲ παραλυθείη
θάτερον τῶν κώλων κατὰ τὴν ἄφεσιν, ἐκπῖπτον ἐκ τῆς
ἀγκύλης καθαπερεὶ μολυβδὶς ἐκ τῆς σφενδόνης ἐφέρετο,
καὶ προσπῖπτον μετὰ βιαίας πληγῆς κακῶς διετίθει τοὺς 7
συγκυρήσαντας.

* Ὅτι ὁ Κότυς ἦν ἀνὴρ καὶ κατὰ τὴν ἐπιφάνειαν 12 (10)
ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων, ἔτι 2
δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ· καὶ γὰρ νήπτης 3
ὑπῆρχε καὶ πρᾳότητα καὶ βάθος ὑπέφαινεν ἐλευθέριον.

RES AEGYPTI.

1011 * Ὅτι Πτολεμαῖος ὁ στρατηγὸς ὁ κατὰ Κύπρον οὐδα- 13 (12)
μῶς Αἰγυπτιακὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ πρακτικός.
παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ βασιλέως ὄντος 2

---

7. Suid. v. *κέστρος*; conf. Liv. 42, 65, 9 s., unde verum teli nomen *κεστροσφενδόνη* Polybio restituendum *ξένον*] *καινὸν* coni. *Be* (*novum genus teli inventum est* Liv.) 13. *κώλων* Lipsius Poliorcet. IV dial. 3 p. 550 pro *κάλων* 16. *κάλων* Suid. 17. *μολιβδὶς* Polybius scripsisse videtur *ἐφέρετο* *Va* 205 pro *φέρεται* 20. P, qui in marg. habet *ΛοΓο* $\overline{KZ}$, *Va* 126; Suid.: *Κότυς ἀνὴρ ἦν κατὰ τὴν* cet. 22. *καὶ* ante *κατὰ* add. Suid. *ψυχὴν* Suid., *τύχην* P 23. *ἐλεύθερον* Suidae codices AV 25. P *Va* 126; Suid. v. *Πτολεμαῖος* gl. 10: *Πτολεμαῖος στρατηγὸς κατὰ Κύπρον· ὃς οὐδαμῶς* cet.

*ἐγίνετο μὲν ἐπιμελῶς περὶ συναγωγὴν χρημάτων, ἐδίδου
δ' ἁπλῶς οὐδὲν οὐδενί, καίπερ αἰτούμενος πολλάκις ὑπὸ
τῶν βασιλικῶν διοικητῶν καὶ καταλαλούμενος πικρῶς ἐπὶ
3 τῷ μηδὲν προΐεσθαι. τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παρα-
γεγονότος συνθεὶς πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν,
4 ὥστε καὶ τὸν Πτολεμαῖον αὐτὸν καὶ τοὺς περὶ τὴν αὐ-
λὴν εὐδοκῆσαι τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν
προΐεσθαι.*

BELLUM MACEDONICUM.

14 (11) * *Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Περσεὺς ἐκ τοῦ πολέ-* a. u. 584
*μου τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, Ἀντήνορος παραγενο-
μένου παρὰ τοῦ Περσέως περὶ τῆς τῶν αἰχμαλώτων δια-
λυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε μεγάλη
τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον εἴη ποιεῖν·
2 τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ Θεαίτητον οὐδαμῶς
ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ
3 τὸν Δείνωνα καὶ Πολυάρατον ἤρεσκε. καὶ τέλος ἐποιή-
σαντο διάταξιν πρὸς τὸν Περσέα περὶ τῆς τῶν αἰχμαλώ-
των διαλυτρώσεως.*

15 (13) * *Ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου ἔχων μὲν καὶ πρό-
τερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ
διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περ-
2 σέως. ἡ δ' αἰτία τοῦ συμβαίνοντος ἐγένετο τοιαύτη. Χά-
ροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἆλλα μὲν καλὸς κἀγαθὸς καὶ
φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ
κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν
ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ
3 τῶν Μακεδόνων. οὗτος υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ
4 ἐγένετο. τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ*

---

3. *ἐπὶ Rei* 759, *ἐν* P Suid. 5. *ἱκανῶν* P 6. *αὐτὸν* om. Suid. 7. *τῷ Va, τὸ* P (Suidae cod. A utrum *τῷ* an *τὸ* habeat, incertum; reliqui gravius corrupti sunt) 9. Diodor. 30, 4—6, Nissen. 257. 336 10. O fol. 198r *Ur* 129 11. *τοῦ* om. O 12. *περὶ τῆς — διαλυτρώσεως* om. O 15. *θεαίτητον* O 20. P *Va* 126 28. *καὶ* ante *Χάροψ* add. Didotiana

*πατρὸς μεταλλάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης
προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν
1012 διάλεκτον καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν. τοῦτο 5
τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά τινα
χρόνον εἰς τὴν οἰκείαν. ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετ- 6
ήλλαξε τὸν βίον, τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει
καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο
πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς 7
ἦν αὐτοῦ λόγος, ἀλλ' οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις
καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ
κατὰ τὰς αὐτῶν γνώμας. τοῦ δὲ πολέμου τοῦ Περσικοῦ 8
συστάντος εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημέ-
νους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ
προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων
οἰκίαν, κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ 9
λεγόμενον ἢ πραττόμενον ὑπ' αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχό-
μενον, καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθέν, ἐλάμβανε
πιθανότητας κατὰ τῶν ἀνθρώπων. ὁ δὲ Κέφαλος τἆλλά 10
τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς και-
ροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε γνώμης. ἀρχόμενος 11
γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι τὸν πόλεμον μηδὲ
κριθῆναι τὰ πράγματα· πραττομένου δὲ τοῦ πολέμου τὰ 12
κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις,
πέρα δὲ τούτου μήτε προστρέχειν ἀγεννῶς μήθ' ὑπηρετεῖν
μηδὲν παρὰ τὸ δέον. τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου 13
ταῖς κατ' αὐτοῦ διαβολαῖς, καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων
βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶ-
τον οἱ προειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες
ἀλλότριον βουλευομένοις Ῥωμαίων· ὡς δὲ τοὺς περὶ τὸν 14
Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς Αἰτω-
λοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππομαχίας*

---

7. *ἔμπλεων ἐκορωνία* Suid. v. *ἐκορωνία*, *ἔμπλεον ἐνκορωνία* P 9. *προέχοντες* coni. *Sch* 13. *χρώμενον* P² *Rei* 760, *χρώμενος* *Va* 20. *ἀρχόμενος* *Hu* pro *εὐχόμενος* 24. *πέρα* *Va*, *παρα* (sine acc.) P *μήτε* *Be* pro *μηδὲ* 26. *πᾶν τὸ* coni. *Sch* pro *πᾶσαν* 29. *βου-λομένοις* P, corr. *Rei* 760 30. *Λοχαγὸν* vulgo ante *Di*

ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ Λυκίσκον πε-
πιστευμένας κατ' αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν
αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι
15 *τὸ μέλλον ἐβουλεύοντο περὶ αὐτῶν. ἔδοξεν οὖν αὐτοῖς*
παντὸς πεῖραν λαμβάνειν, ἐφ' ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς
ἀκρίτως οὕτως ὥστ' εἰς τὴν Ῥώμην ἐπανάγεσθαι διὰ τὰς 1013
16 *Χάροπος διαβολάς. οὕτω μὲν οὖν οἱ περὶ τὸν Κέφαλον*
ἠναγκάσθησαν παρὰ τὰς αὐτῶν προαιρέσεις ἑλέσθαι τὰ
τοῦ Περσέως.

16 (14) 2 * *Ὅτι οἱ περὶ Θεόδοτον καὶ Φιλόστρατον ἐποίησαν*
ἀσεβὲς πρᾶγμα καὶ παράσπονδον ὁμολογουμένως. πυθό-
μενοι γὰρ τὸν ὕπατον τῶν Ῥωμαίων Αὖλον Ὀστίλιον πα-
ραγίνεσθαι κομιζόμενον εἰς Θετταλίαν ἐπὶ τὸ στρατόπε-
δον, καὶ νομίζοντες, εἰ παραδοῖεν τὸν Αὖλον τῷ Περσεῖ,
μεγίστην μὲν ἂν πίστιν προσενέγκασθαι, μέγιστα δ' ἂν
βλάψαι κατὰ τὸ παρὸν Ῥωμαίους, ἔγραφον τῷ Περσεῖ
3 *συνεχῶς ἐπισπεύδειν. ὁ δὲ βασιλεὺς ἐβούλετο μὲν ἐξ αὐτῆς*
προάγειν καὶ συνάπτειν, τῶν δὲ Μολοττῶν κατὰ τὸν Ἀῷον
ποταμὸν τὴν γέφυραν κατειληφότων ἐκωλύετο τῆς ὁρμῆς
4 *καὶ πρῶτον ἠναγκάζετο διαμάχεσθαι πρὸς τούτους. συνέβη*
δὲ τὸν Αὖλον εἰς τοὺς Φανοτεῖς παραγενόμενον καταλῦσαι
παρὰ Νέστορι τῷ Κρωπίῳ, καὶ παραδοῦναι καθ' αὑτοῦ
τοῖς ἐχθροῖς καιρὸν ὁμολογούμενον, ὃν εἰ μὴ τύχη τις ἐβρά-
5 *βευσε πρὸς τὸ βέλτιον, οὐκ ἄν μοι δοκεῖ διαφυγεῖν. νῦν*
δὲ δαιμονίως πως ὁ Νέστωρ τὸ μέλλον ὀττευσάμενος ἐξ
6 *αὐτῆς ἠνάγκασε μετελθεῖν εἰς γείτονος τῆς νυκτός. καὶ*
ἀπογνοὺς τὴν διὰ τῆς Ἠπείρου πορείαν ἀνήχθη, καὶ
πλεύσας εἰς Ἀντίκυραν ἐκεῖθεν ἐποιήσατο τὴν ὁρμὴν εἰς
Θετταλίαν.

---

2. 3. *κατὰ τὰς αἰτωλίαν τὴν αὐτῶν* P, corr. *Va* 3. *προειδόμενοι* P, corr. *Be* 5. *πάντως* P, corr. *Gro* 6. *οὕτως ὥστ' Hu*, *σώουσδε* P, del. *Va* 10. P *Va* 130 15. *ἂν* prius add. *Na* 345 (conf. cap. 18, 3) 18. *Ἀῷον Sch*, *λωτον* (sine acc.) P 21. *φανοσεῖς* P, corr. *Va* 23. *ὃν* add. *Va* 24. *δοκῆι* P, corr. *Va* 26. *γείτονος* coni. *Sch* in lexico p. 120, *γίτονα* P (qua in forma oppidi nomen latere videtur)

RES ASIAE.

* Ὅτι Φαρνάκης πάντων τῶν πρὸ τοῦ βασιλέων ἐγέ- 17
νετο παρανομώτατος. (15)
* Ὅτι Ἄτταλος χειμάζων ἐν Ἐλατείᾳ, καὶ σαφῶς 18
εἰδὼς τὸν ἀδελφὸν Εὐμένη λυπούμενον μὲν ὡς ἔνι μά- (15)
λιστα καὶ βαρυνόμενον ἐπὶ τῷ τὰς ἐπιφανεστάτας αὐτοῦ
τιμὰς ἠθετῆσθαι ὑπὸ τῶν ἐν Πελοποννήσῳ διὰ κοινοῦ
δόγματος, ἐπικρυπτόμενον δὲ πρὸς πάντας τὴν περὶ αὐτὸν
ὑπάρχουσαν διάθεσιν, ἐπεβάλετο διαπέμπεσθαι πρός τι- 2
νας τῶν ἐν Ἀχαΐᾳ, σπουδάζων ἀποκατασταθῆναι τἀδελφῷ
αὐτοῦ μὴ μόνον τὰς ἀναθηματικὰς ἀλλὰ καὶ τὰς ἐγγρά-
πτους τιμάς. τοῦτο δ' ἐποίει πεπεισμένος μεγίστην μὲν 3
1014 ἂν ἐκείνῳ ταύτην τὴν χάριν προσενέγκασθαι, μάλιστα δ'
ἂν τὸ φιλάδελφον καὶ γενναῖον τῆς αὐτοῦ προαιρέσεως
ἐναποδείξασθαι τοῖς Ἕλλησι διὰ ταύτης τῆς πράξεως.
* Ὅτι Ἀντίοχος ὁρῶν ἐκφανῶς ἤδη τοὺς κατὰ τὴν 19
Ἀλεξάνδρειαν παρασκευαζομένους εἰς τὸν περὶ Κοίλης Συ- (17)
ρίας πόλεμον, εἰς μὲν τὴν Ῥώμην ἔπεμψε πρεσβευτὰς τοὺς
περὶ Μελέαγρον, ἐντειλάμενος λέγειν τῇ συγκλήτῳ καὶ 2
διαμαρτύρασθαι διότι παρὰ πάντα τὰ δίκαια Πτολεμαῖος
αὐτῷ τὰς χεῖρας ἐπιβάλλει.
* Ἴσως μὲν οὖν ἐν πᾶσι τοῖς ἀνθρωπείοις τῷ καιρῷ 20
δεῖ μετρεῖν ἕκαστα τῶν ἐνεργουμένων· μεγίστην γὰρ οὗτος (17)
ἔχει δύναμιν· μάλιστα δ' ἐν τοῖς πολεμικοῖς· ὀξύτατα 2
γὰρ περὶ τούτων εἰς ἑκάτερα τὰ μέρη γίνονται ῥοπαί. τὸ
δ' ἀστοχεῖν τούτων μέγιστόν ἐστι τῶν ἁμαρτημάτων.
* Ὅτι δοκοῦσι πολλοὶ μὲν τῶν ἀνθρώπων ἐπιθυμεῖν 3

---

1. Nissen. 336 2. 4. P *Va* 130 5. *μὲν* add. *Sch* 6. *βαρύνοντα* P, corr. *Rei* 761 8. *ἐπικρυπτόμενὸς* P, corr. *Sch* 11. *αὐτοῦ* P^s, *αὐτοῦ Va*, del. *Ben* 291 (sine dubio *αὐτοῦ* epitomatori tribuendum) *ἐγράπτους* P 13. *ἂν ἐκείνῳ Va* pro *ἀνακινῶν* *τὴν* add. *Rei* 761 16. O fol. 198ᵛ *Ur* 129 18. *τοῖς* O 20. *διαμαρτύρεσθαι Na* 354 22. M *Ma* 424 *Hey* 70, 13 *ἀνθρώποις* M, corr. Geelius 27. M *Ma* 424 *Hey* 70, 17

τῶν καλῶν, ὀλίγοι δὲ τολμᾶν ἐγχειρεῖν αὐτοῖς· σπάνιοι δὲ τῶν ἐγχειρησάντων ἐπὶ τέλος ἀγαγεῖν τολμῶσι τὸ καθῆκον ἐν ἑκάστοις πράγμασιν.

RELIQUIAE LIBRI XXVIII.

RES ITALIAE.

1 * *Ὅτι τοῦ πολέμου τοῦ περὶ Κοίλης Συρίας ἤδη κατ-* a. u. 585
αρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ τοῖς βασιλεῦσιν, 1015
ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀντιόχου Με-
λέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης, παρὰ δὲ Πτολε-
2 *μαίου Τιμόθεος καὶ Δάμων. συνέβαινε δὲ κρατεῖν τὸν*
Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πραγμά-
3 *των· ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βα-*
σιλέως ἐνίκησε τῇ περὶ τὸ Πάνιον μάχῃ τοὺς Πτολεμαίου
στρατηγούς, ἀπ' ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ
4 *προειρημένοι τόποι τοῖς ἐν Συρίᾳ βασιλεῦσιν. διόπερ ὁ*
μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ
καλλίστην εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπου-
5 *δήν· ὁ δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον*
Ἀντίοχον, συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ, παρῃρῆ-
σθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ οἷός τ' ἦν
6 *ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων. διόπερ οἱ περὶ*
τὸν Μελέαγρον ἧκον ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγ-
κλητον διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς
7 *χεῖρας ἐπιβάλλει πρότερος, οἱ δὲ περὶ τὸν Τιμόθεον περὶ*

---

2. *τολμῶσι Hu*, *τὰ πρὸς* legerunt *Ma* et *Hey* 3. *πράγμασιν Hu*, *πρίειμι* legit *Hey* (hac litterae ultra versum adscriptae paene evanuerunt) 4. libro XXVIII Polybius res a. 585 gestas enarravit 5. Diodor. 30, 9. 2 ed. Bekk., Nissen. 336 6. O fol. 198v *Ur* 130 *τοῦ* alterum om. O 8. 9. *μελέαγρον καὶ σωσιφάιης καὶ ἀρακλείδης* O 13. *σπάνιον* U 17. *ἰδίως* O 19. *παρηρεῖσθαι* O et, ut videtur, U, corr. *Ur* 20. *αὐτῶν* O et, ut videtur, U, *αὐτὸν Ur* II 73, *αὐτοῦ* idem I 130 21. *ἐκείνου παραχωρείη* O et, ut videtur, U, corr. *Ur* 23. *πτολεμαῖον* O 24. *πρότερον* O

τε τῆς τῶν φιλανθρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν
τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς
τῶν περὶ τὸν Μελέαγρον ἐντεύξεις. περὶ μὲν οὖν τῆς δια- 8
λύσεως οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος
αὐτοῖς Αἰμιλίου· περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσά-
μενοι, καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμέ-
νοις, ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν. τοῖς δὲ περὶ τὸν 9
Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη διότι Κοΐντῳ Μαρκίῳ
δώσει τὴν ἐπιτροπὴν γράψαι περὶ τούτων πρὸς Πτολε-
μαῖον, ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας πίστεως.
καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ παρόν.

* Ὅτι κατὰ τοὺς καιροὺς τούτους ἦλθον καὶ παρὰ 2
1016 Ῥοδίων πρέσβεις, ἤδη τῆς θερείας ληγούσης, Ἀγησίλοχος
καὶ Νικαγόρας καὶ Νίκανδρος, τήν τε φιλίαν ἀνανεωσόμε- 2
νοι καὶ σίτου θέλοντες ἐξαγωγὴν λαβεῖν, ἅμα δὲ καὶ περὶ
τῶν διαβολῶν ἀπολογησόμενοι τῶν λεγομένων κατὰ τῆς
πόλεως. ἐκφανέστατα γὰρ ἐδόκουν στασιάζειν ἐν τῇ Ῥόδῳ 3
οἱ μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Φιλόφρονα καὶ Ῥοδο-
φῶντα καὶ Θεαίτητον ἀπερειδόμενοι πάσας τὰς ἐλπίδας
ἐπὶ Ῥωμαίους, οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἐπὶ
Περσέα καὶ Μακεδόνας· ἐξ ὧν πλεονάκις ἐν τοῖς ἐκείνων 4
πράγμασιν ἀντιρρήσεως γενομένης καὶ διελκομένων τῶν
διαβουλίων, ἐλάμβανον ἀφορμὰς οἱ βουλόμενοι λογοποιεῖν
κατὰ τῆς πόλεως. οὐ μὴν ἥ γε σύγκλητος τότε προσε- 5
ποιήθη τούτων οὐδέν, καίπερ σαφῶς εἰδυῖα τὰ γενόμενα
παρ' αὐτοῖς, σίτου δὲ δέκα μυριάδας μεδίμνων ἐξάγειν
ἐκ Σικελίας συνεχώρησεν. ταῦτα μὲν οὖν ἡ σύγκλητος 6
ἐχρημάτισεν ἰδίᾳ τοῖς Ῥοδίων πρεσβευταῖς, ἀκολούθως δὲ 7

1\. 5. *φιλ̄ανων* (i. e. *φιλανθρώπων*) O, *φιλανθρωπίων Ur* 3. *τῶν*] *τὸν* O 8. *κοΐντον τῷ μαρκίῳ* O 9. *τε* ante *περὶ* additum in OU del. *Rei* 689 11. *ἐχειρίσθαι* O 12. O fol. 199v *Ur* 131 13. *θερίας* OU, corr. *Ca* 893 *ἀγησίλαχος* (o supra α) O, *Ἡγησίλοχος Ur* 15. *σῖτον θέλοντες ἐξαγαγεῖν λαβεῖν* O 17. *ἐν τῇ Ῥόδῳ* del. *Di* 18. *ἡδοφῶντα* U 19. *ἀπεριδόμενοι* O 20. *δίωνα* O, *Δίνωνα Ur*, corr. *Sch* 22. *γινομένης Ur* 25. *τοῦτο οὐδὲν καὶ περὶ* O 26. *σῖτον* U *δὲ δέκα Ur*, *δὲ κα* O 27. *συνεχώρησεν* add. *Hu*, *ἀφῆκαν Ur*, *ἐφῆκε* vel *εἴασε Rei* 689 28. *ἐχρημάτισε διὰ τῶν ῥοδίων πρεσβευτῶν* OU, corr. *Rei* 690

καὶ τοῖς ἄλλοις ἅπασιν ἀπήντησε τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι, τηροῦσι τὴν αὐτὴν ὑπόθεσιν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.

RES GRAECIAE.

3 * *Ὅτι Αὖλος κατὰ τοῦτον τὸν χρόνον ἀντιστράτηγος
ὤν, καὶ παραχειμάζων ἐν Θετταλίᾳ μετὰ τῶν δυνάμεων,
ἐξέπεμψε πρεσβευτὰς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους
2 Γάιον Ποπίλιον καὶ Γναῖον Ὀκταούιον· οἳ πρῶτον μὲν εἰς
Θήβας ἐλθόντες ἐπῄνεσαν καὶ παρεκάλεσαν τοὺς Θηβαίους
3 διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν, ἑξῆς δὲ τούτοις
ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν
ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα
καὶ φιλανθρωπίαν, προφερόμενοι τὰ δόγματα τὰ μικρῷ
4 πρότερον ῥηθέντα· ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον
ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον
5 ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας, καὶ
δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦσιν οὐχ
6 ἧττον ἢ τοῖς ἐκφανῶς ἀντιπράττουσιν. ἐξ ὧν τοὺς πολ-
λοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτ'
ἂν ἢ λέγοντες ἢ πράττοντες εὐστοχοῖεν τῶν παρεστώτων 1017
7 καιρῶν. οἱ δὲ περὶ τὸν Γάιον, συναχθείσης τῆς τῶν
Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν βεβουλεῦσθαι κατηγορήσειν
τῶν περὶ τὸν Λυκόρταν καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον,
8 καὶ παραδείξειν ἀλλοτρίους ὑπάρχοντας τῆς τῶν Ῥωμαίων
αἱρέσεως, καὶ τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρὸν οὐ φύσει
τοιούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα καὶ
9 τοῖς καιροῖς ἐφεδρεύοντας· οὐ μὴν ἐθάρρησαν τοῦτο
ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν κατὰ
10 τῶν προειρημένων ἀνδρῶν. διὸ συναχθείσης αὐτοῖς τῆς*

---

4. Liv. 43, 17, Nissen. 258. 336 5. N fol. 96v *Ur* 132 8. *πόπλιον* N, *Ποπίλλιον Ur*, corr. *Di* *ὀκταούιον* N *Ur* II 73, *Ὀκταύιον Ur* I 132 9. *θῆβαν* N 15. *ἑκάστῃ* vulgo invito N 16. *προσπίπτοντας* NU, corr. *Sch* 20. *ἢ* ante *λέγοντες* om. N (conf. p. 773, 6) 22. *ἔλεγον.* | *τὸ μὲν* N 23. *λυκόρτα* N

*βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιη-
σάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς
τὴν Αἰτωλίαν.*

Καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας εἰς 4
*Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητικοὺς καὶ
φιλανθρώπους διετίθεντο λόγους, τὸ δὲ συνέχον αὐτοῖς* 2
*τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν δοθῆναι σφίσι παρὰ
τῶν Αἰτωλῶν. τούτων δὲ καταβάντων, Πρόανδρος ἐπανα-* 3
*στὰς ἐβούλετό τινας εὐχρηστίας πρὸς αὐτοῦ γεγενημένας
εἰς τοὺς Ῥωμαίους προφέρεσθαι καὶ κατηγορεῖν τῶν δια-
βαλλόντων αὐτόν· ἐφ᾽ ὃν Γάιος πάλιν ἐπαναστάς, καὶ* 4
*καλῶς εἰδὼς ἀλλότριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπή-
νεσε καὶ πᾶσι τοῖς εἰρημένοις ἀνθωμολογήσατο. μετὰ δὲ* 5
*τοῦτον προελθὼν Λυκίσκος ἐπ᾽ ὀνόματος μὲν οὐδενὸς
ἐποιήσατο κατηγορίαν, καθ᾽ ὑπόνοιαν δὲ πολλῶν. ἔφη* 6
*γὰρ περὶ μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥω-
μαίους, ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς
περὶ τὸν Εὐπόλεμον καὶ Νίκανδρον· τοὺς δὲ συναγωνιστὰς* 7
*καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ τὴν
Αἰτωλίαν, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν ἐκείνοις
ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥωμαίοις εἰς ὁμη-
ρείαν. μάλιστα δὲ κατ᾽ Ἀρχεδάμου καὶ Πανταλέοντος* 8
ἐποίει τὰς ἐμφάσεις. τούτου δὲ παραχωρήσαντος, Παν- 9
*ταλέων ἀναστὰς τὸν μὲν Λυκίσκον διὰ βραχέων ἐλοιδόρησε,
φήσας αὐτὸν ἀναισχύντως καὶ ἀνελευθέρως κολακεύειν τοὺς
ὑπερέχοντας, ἐπὶ δὲ τὸν Θόαντα μετέβη, τοῦτον ὑπολαμ-* 10
βάνων εἶναι τὸν ἀξιοπίστως ἐνιέντα τὰς κατ᾽ αὐτῶν δια-
1018 *βολὰς τῷ δοκεῖν μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον
διαφοράν. καὶ τὰ μὲν ὑπομνήσας τῶν κατ᾽ Ἀντίοχον και-* 11
*ρῶν, τὰ δὲ ὀνειδίσας εἰς ἀχαριστίαν αὐτῷ, διότι δοθεὶς
ἔκδοτος Ῥωμαίοις, πρεσβεύσαντος αὐτοῦ καὶ Νικάνδρου*

8. *τῶν* ante *καταβάντων* add. N 9. *εὐχαριστίας* NU, corr. *Ca* 895 11. *αὐτήν* N 19. *παραστάντας* N 20. *οὓς* *Ur* pro *οὐ* 21. *ὁμηρίαν* NU, corr. *Sch* 22. *ἀρχιδάμου* NU, corr. *Sch* in ind. histor. p. 230 26. *ἔτι* (vel *ἔπειτα*) *δὲ τοῦ Θόαντος κατηγόρησε, τοῦτον* cet. *Hu* *θόαντον* N *μετέβη* *Ur*, om. N (certe etiam U) 28. *τοῖτο* N 30. *ἀχαριστείαν* N *δεθεὶς* NU, corr. *Ur*

12 *τύχοι τῆς σωτηρίας ἀνελπίστως, ταχέως ἐξεκαλέσατο τοὺς
Αἰτωλοὺς εἰς τὸ μὴ μόνον θορυβεῖν τὸν Θόαντα, ὅτε βου-*
13 *ληθείη τι λέγειν, ἀλλὰ καὶ βάλλειν ὁμοθυμαδόν. γενο-
μένων δὲ τούτων, βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς
Αἰτωλοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόαντα, οὗτος μὲν εὐθέως
μετὰ τοῦ συμπρεσβευτοῦ ἀπῆρεν εἰς Ἀκαρνανίαν, ἐκσιω-
πηθεὶς περὶ τῶν ὁμήρων, τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν
ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν.*
5 *Κατὰ δὲ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκκλησίας
εἰς Θούριον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρέμας, ὄντες
Ῥωμαίων φίλοι, παρεκάλουν τοὺς περὶ τὸν Γάιον ἔμφρου-*
2 *ρον ποιῆσαι τὴν Ἀκαρνανίαν. εἶναι γὰρ παρ' αὐτοῖς τοὺς
ἀποφέροντας τὰ πράγματα πρὸς Περσέα καὶ Μακεδόνας·*
3 *Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν.
οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν·
ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γεγενημένοις καὶ κατα-*
4 *πολεμηθεῖσιν ὑπὸ Ῥωμαίων· οὐδὲν δὲ πεποιηκότας Ἀκαρ-
νᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατ' οὐδένα*
5 *τρόπον. τοὺς δὲ περὶ Χρέμαν καὶ Γλαῦκον ἰδίαν ἐθέλον-
τας κατασκευάζεσθαι δυναστείαν, διαβάλλειν τοὺς ἀντιπο-
λιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν συν-*
6 *επισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις. ῥηθέντων δὲ τούτων
οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμέ-
νους ταῖς φρουραῖς, καὶ βουλόμενοι στοιχεῖν τῇ τῆς συγ-
κλήτου προθέσει, συγκαταθέμενοι τῇ τοῦ Διογένους γνώ-
μῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ Λαρίσης πρὸς τὸν
ἀνθύπατον.*

---

1. *τύχη* N, *τύχῃ Ur*, corr. *Be* 2. *Αἰτωλοὺς Rei* 690 pro *ἀχαιοὺς* *θόαντον ὅτε* N, *Θόανθ' ὁπότε Hu* *βουληθείη* N (idem coni. *Sch*), *βουληθεὶς Ur* 3. *ἀλλὰ* add. *Rei* 690 5. *θόαντον· οὗτως* N 6. *χαρνανίαν* N 9. *κατὰ δὲ τὴν ἀκαρνανίαν ὅτι ἔδοξε* cet. quae cap. 6 leguntur NU; inc. O fol. 200r (*Ur* 137): *Ὅτι κατὰ τὸν ἀκαρνάβαν συναχθείσης* cet. *τὴν ἀκαρνανίαν* N *Ur*, *τὸν ἀκαρνάβαν* O 10. *γλάκος* O *χρεμίας* OU, *χρέμης Ur* vulgo 11. *φίλοι* ante *ὄντες* add. *Ur*, transposuit *Ben* 291 12. *γὰρ Ca* 899 pro *δὲ* *παρ' αὐτοῖς Rei* 693 pro *περὶ αὐτοὺς* 14. *Διογένης Ur* pro *διὸ γενομένης* 15. *εἰσάγειν* om. U 16. *γεγενημένους* O, *γενομένοις Ur*, corr. *Sch* 19. *χρέμιν* O, *Χρέμην Ur* vulgo 24. *βουλομένους τυχεῖν* OU, *βουλόμενοι* corr. *Rei* 693, *στοιχεῖν Ca* 899 26. *ἀπεῖραν* O *λαρίσσης* OU vulgo ante *Di*

*Ὅτι ἔδοξε τοῖς Ἕλλησι περὶ τῆς πρεσβείας ἐπι- 6
στάσεως χρείαν ἔχειν τὸ γινόμενον. παραλαβόντες οὖν 2
τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας (οὗτοι
1019 δ' ἦσαν Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται, Στράτιος
Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδης Σικυώνιος) ἐβου-
λεύοντο περὶ τῶν ἐνεστώτων. ὁ μὲν οὖν Λυκόρτας ἔμεινεν 3
ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως, κρίνων μήτε Περσεῖ μήτε
Ῥωμαίοις συνεργεῖν μηδέν, ὁμοίως μηδ' ἀντιπράττειν μη-
δετέροις· τὸ μὲν γὰρ συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν 4
εἶναι τοῖς Ἕλλησιν, προορώμενος τὸ μέγεθος τῆς ἐσομένης
ἐξουσίας περὶ τοὺς κρατήσαντας, τὸ δ' ἀντιπράττειν ἐπι- 5
σφαλὲς διὰ τὸ πολλοῖς καὶ τοῖς ἐπιφανεστάτοις Ῥωμαίων
ἀντωφθαλμηκέναι περὶ τῶν κοινῶν πραγμάτων κατὰ τοὺς
ἀνώτερον καιρούς. ὁ δ' Ἀπολλωνίδης καὶ Στράτιος ἀντι- 6
πράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ ᾤοντο δεῖν, τοὺς δ'
ὑπερκυβιστῶντας καὶ διὰ τῶν κοινῶν πραγμάτων ἰδίαν χά-
ριν ἀποτιθεμένους παρὰ Ῥωμαίοις, καὶ τοῦτο πράττοντας
παρὰ τοὺς νόμους καὶ παρὰ τὸ κοινῇ συμφέρον, τούτους
ἔφασαν δεῖν κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγε-
νῶς. ὁ δ' Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς, καὶ 7
μὴ διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολήν, μηδὲ προέ-
σθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς περὶ
Νίκανδρον, οἵτινες, πρὶν ἢ λαβεῖν πεῖραν τῆς τούτων ἐξου-
σίας, ἐν ταῖς μεγίσταις εἰσὶ ταλαιπωρίαις. ταύτης δὲ τῆς 8
γνώμης μετέσχον Πολύαινος Ἀρκεσίλαος Ἀρίστων Ξένων.
διὸ καὶ τὸν μὲν Ἄρχωνα πρὸς τὴν στρατηγίαν ἔδοξεν αὐ- 9
τοῖς εὐθέως προπορεύεσθαι, τὸν δὲ Πολύβιον πρὸς τὴν
ἱππαρχίαν.

---

1. N fol. 99v *Ur* 134 (conf. adnot. ad p. 1172, 9) 4. *ἀρκεσείλαος* N *μεγαλοπολίτης* NU, corr. *Gro* *Στρατίος* *Di* 5. *τριτταιεύς* NU, corr. *Di* *παταρεύς* N (pr. m. ex *παρεύς*) U, corr. *Gro* *σικνώνιος* N *καὶ* ante *ἐβουλεύοντο* additum in NU del. *Ca* 896 6. *μὲν* add. *Rei* 691 7. *θέσεως* N *μήτε* alterum *Rei* 691 pro *μὴ* 8. *μηδ'*] *μὴ* N *ἀντιπράσσειν* NU vulgo ante *Di* 9. 10. *ἐνόμιζεν εἶναι πᾶσι* vulgo invito N 12. *Ῥωμαίους* *Rei* 691 13. *ἀντοφθαλμηκέναι* NU, corr. *Ca* 897 post *κατὰ* add. *δὲ* N 14. *στράτων* NU, corr. *Sch* 15. *οὐκ ᾤοντο* — 17. *Ῥωμαίοις* om. U 16. *ὑπὲρ κυβηστῶντας* N *ἰδία* N, corr. *Rei* 692 17. *πράττοντες* Ns *Ur*, corr. *Ca* 897 24. *συνταλαιπωρίαις* N 25. *πολύαιος* N

7 Τούτων δὲ νεωστὶ γεγονότων καὶ προδιειληφότων τῶν
περὶ τὸν Ἄρχωνα διότι δεῖ συμπράττειν Ῥωμαίοις καὶ
τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον
2 πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς λόγους. διὸ καὶ
προθύμως αὐτῷ κατανεύσαντες ὑπέσχοντο συμπράξειν ὑπὲρ
3 τῶν παρακαλουμένων. τοῦ δ' Ἀττάλου πέμψαντος πρε-
σβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγο-
ράν, καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς
ἀποκατασταθῆναι τῷ βασιλεῖ, καὶ παρακαλούντων ποιῆσαι
4 τοῦτο διὰ τῆς Ἀττάλου χάριτος, ὁ μὲν ὄχλος ἄδηλος ἦν 1020
ἐπὶ τίνος ὑπάρχει γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀν-
5 ίσταντο πολλοὶ καὶ διὰ πολλὰς αἰτίας. οἱ μὲν γὰρ ἐξ ἀρχῆς
αἴτιοι γενόμενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβού-
λοντο τὴν αὑτῶν γνώμην· οἱ δὲ ἐκ τῶν κατ' ἰδίαν ἐγκλη-
μάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα· τινὲς
δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον ἐφιλοτιμοῦντο
6 μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς. ὁ δὲ Ἄρχων
ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς (ἐκάλει γὰρ τὰ
7 πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην), βραχέα δ' εἰπὼν
ἀνεχώρησε, διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν
συμβουλεύειν διὰ τὸ πλῆθος ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν
8 δεδαπανηκέναι. πολλῆς δ' οὔσης ἀπορίας ὁ Πολύβιος
ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ
προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην, ὑποδείξας τὸ
γεγονὸς ἐξ ἀρχῆς ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν,
ἐν ᾧ γεγραμμένον ἦν ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς
9 καὶ τὰς παρανόμους, οὐ μὰ Δί' ἁπάσας. τοὺς δὲ περὶ
Σωσιγένη καὶ Διοπείθη, δικαστὰς ὑπάρχοντας κατ' ἐκεῖνον
τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν
Εὐμένη, λαβομένους ἔφη τῆς ἀφορμῆς ταύτης πάσας ἀνα-
10 τετροφέναι τὰς τιμὰς τοῦ βασιλέως, καὶ τοῦτο πεποιηκέναι

1. *δὴ* N 11. *ὑπάρχειν* NU, corr. *Ur* II 74 20. *κέρδος* N 21. *ἱκανῶν* NU, corr. *Ur* 25. *γεγονὼς* N 28. *σωσιγένη* N *Ῥοδίους* ante *δικαστὰς* add. *Ur*, idem post *δικαστὰς* add. N, in suspitionem vocavit *Sch* (vix probabile est *δικαστὰς κυρίους*) 30. *ἀνατετραφέναι* N

*παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς
ἐξουσίαν, καὶ τὸ μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς
ἔχον· οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύ- 11
σασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ
ζητοῦντος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσα-
σθαι τὸ πλεονάζον παρελεῖν. διόπερ ἔφη δεῖν, καθάπερ 12
οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ
τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτως
τοὺς Ἀχαιούς, κυριώτατον ἡγησαμένους τὸ σφίσι καθῆκον
καὶ πρέπον, διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν
καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενημένην ἀλογίαν,
ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπ' αὐτὸν τὸν βασιλέα 13*
1021 *τὴν χάριν ἀπερείδεσθαι ταύτην, ἔτι δὲ μᾶλλον εἰς τὸν
ἀδελφὸν Ἄτταλον. τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς 14
λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας
ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ
τινες ἀπρεπές τι περιέχουσι τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παρά-
νομον. τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν 15
καιρὸν Ἄτταλος διωρθώσατο τὴν γενομένην ἀλογίαν περὶ
τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελο-
πόννησον.*

BELLUM MACEDONICUM.

* *Ὅτι Περσεὺς πρὸς Γένθιον τὸν βασιλέα ἀπέστειλε 8
πρεσβευτὰς Πλευρᾶτόν τε τὸν Ἰλλυριόν, ὄντα φυγάδα παρ'
αὐτῷ, καὶ τὸν Βεροιαῖον Ἀδαῖον, δοὺς ἐντολὰς διασαφεῖν 2
τὰ πεπραγμένα κατὰ τὸν πόλεμον πρός τε Ῥωμαίους αὐτῷ
καὶ πρὸς Δαρδανίους, ἔτι δὲ καὶ πρὸς Ἠπειρώτας καὶ πρὸς
Ἰλλυριοὺς κατὰ τὸ παρόν, καὶ παρακαλεῖν αὐτὸν πρὸς τὴν*

---

3. *τι* om. *Ur* 5. *προκόψαντας* N 8. *οὕτῳ* N, *οὕτω* *Ur* 12. *ἀλλ' ὥστε* N, *ἀλλ' ὥσπερ* U, corr. *Rei* 692 13. *ἀποδίδοσθαι* NU, corr. *Sch* in lexico p. 74 17. *τὸ κοινὸν* U, sed id correctum in marg. 22. Liv. 43, 18—23. 44, 1—13, Diodor. 30, 10—16 ed. Bekk., Appian. Maced. 14—16, Nissen. 258—260. 336 s. 23. O fol. 200ʳ *Ur* 138 *γένθιον* O 24. *πλευρὰν τοῦ τε* O, *Πλεύρατόν τε* *Ur* vulgo 25. *αὐτῶν καὶ τὸν βερολιοναδαῖον* OU, corr. *Ur* 26. *τε*] *τοὺς* O

3 τούτου καὶ Μακεδόνων φιλίαν καὶ συμμαχίαν. οἳ καὶ
ποιησάμενοι τὴν πορείαν ὑπὲρ τὸ Σκάρδον ὄρος διὰ τῆς
ἐρήμου καλουμένης Ἰλλυρίδος, ἣν οὐ πολλοῖς χρόνοις ἀνώ-
τερον ἀνάστατον ἐποίησαν Μακεδόνες διὰ τὸ δυσέργους
ποιῆσαι τοῖς Δαρδανεῦσι τὰς εἰς τὴν Ἰλλυρίδα καὶ Μακε-
4 δονίαν εἰσβολάς· πλὴν οἵ γε περὶ τὸν Ἀδαῖον διὰ τούτων
τῶν τόπων μετὰ πολλῆς κακοπαθείας ἦλθον εἰς Σκόδραν,
καὶ πυθόμενοι τὸν Γένθιον ἐν Λίσσῳ διατρίβειν διε-
5 πέμψαντο πρὸς αὐτόν. τοῦ δὲ ταχέως αὐτοὺς μετα-
πεμψαμένου συμμίξαντες διελέγοντο περὶ ὧν εἶχον τὰς
6 ἐντολάς. ὁ δὲ Γένθιος οὐκ ἐδόκει μὲν ἀλλότριος εἶναι τῆς
πρὸς τὸν Περσέα φιλίας, ἐσκήπτετο δὲ τοῦ μὴ παραχρῆμα
συγκατατίθεσθαι τοῖς ἀξιουμένοις τὴν ἀχορηγησίαν, καὶ
μὴ δύνασθαι χωρὶς χρημάτων ἀναδέξασθαι τὸν πρὸς Ῥω-
7 μαίους πόλεμον. οἱ μὲν οὖν περὶ τὸν Ἀδαῖον ταύτας
8 λαβόντες τὰς ἀποκρίσεις ἐπανῆγον· ὁ δὲ Περσεὺς παρα-
γενόμενος εἰς Στύβερραν τήν τε λείαν ἐλαφυροπώλησε καὶ
τὴν δύναμιν ἀνέπαυσε, προσδεχόμενος τοὺς περὶ τὸν Πλευ-
9 ρᾶτον. παραγενομένων δ᾽ αὐτῶν ἀκούσας τὰ παρὰ τοῦ
Γενθίου, πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον καὶ σὺν τούτῳ
τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλάκων, καὶ τρίτον τὸν 1022
10 Ἰλλυριὸν διὰ τὸ τὴν διάλεκτον εἰδέναι τὴν Ἰλλυρίδα, δοὺς
ἐντολὰς τὰς αὐτάς, ὥσπερ οὐ κυρίως τοῦ Γενθίου διασε-
σαφηκότος τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται
11 συγκαταβῆναι εἰς τὰ παρακαλούμενα. τούτων δ᾽ ἀφορμη-
σάντων ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν
πορείαν ἐφ᾽ Ὕσκανα.
9 * Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γέν-

---

1. *καὶ* ante *Μακ.* om. O 5. *καὶ Μακεδονίαν* add. *Gro* coll. Livio 43, 20, 1 7. *Σκόδραν* *Ur* II 75 coll. Livio 43, 20, 1. 44, 31, 2, *κόρδας* OU 8. *λισῷ* O 13. *τὴν ἀχορηγησίαν καὶ τὸ μὴ* coni. *Di* praef. vol. I p. 57, *διὰ τὴν ἀχορηγησίαν μὴ* *Hu* 15. *οὖν* add. *Sch* 17. *εἰς τύβῤῥαν* O, *εἰς τυβεῤῥαν* U (ut videtur: vide *Ur* II 75), *Stuberram* Liv. 43, 20, 3, unde corr. *Ur* 18. *πλευράτον* O, *Πλεύρατον* *Ur* vulgo 20. *ξὺν* OU, corr. *Sch* *τούτοις* OU, corr. *Ur* 23. *διεσαφηκοτος* O 27. *ἐφ᾽ Ὕσκανα* coni. *Sch* huc referens Stephani Byz. fragmentum (v. supra p. 663, 21), *ἐπακκώναν* O, *ἐπ᾽ Ἀγκύραν* *Ur*, *Uscanae* Liv. 43, 20, 4 28. O fol. 201ᵛ *Ur* 139 *γέθιον* O

*θιον ἀποσταλέντες πρέσβεις, οὔτ᾽ ᾠκονομηκότες πλεῖον
οὐδὲν τῶν πρότερον οὔτ᾽ ἀναγγέλλοντες οὐδέν, διὰ τὸν* 2
*Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον
τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμάτων, χρημάτων δὲ
φάσκοντα χρείαν ἔχειν. ὧν ὁ Περσεὺς παρακούσας πάλιν* 3
*ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν
ὁμολογιῶν, τὸ συνέχον παραλιπών, φάσκων * * * εὐδο-
κοῦντα ποιήσειν τῷ Γενθίῳ. ὥστε διαπορεῖν πότερα δεῖ* 4
*λέγειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν ἢ δαιμονοβλάβειαν.
δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν τοῦ
μεγάλα τολμᾶν καὶ παραβάλλονται τῇ ψυχῇ, παριᾶσι δὲ
τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς, βλέποντες αὐτὸ καὶ δυνά-
μενοι πράττειν. ὅτι γάρ, εἰ Περσεὺς κατ᾽ ἐκεῖνον τὸν* 5
*καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολι-
τεύμασι καὶ κατ᾽ ἰδίαν τοῖς βασιλεῦσι καὶ τοῖς πολιτευο-
μένοις, οὐ λέγω μεγαλομερῶς, καθάπερ ἐξῆν αὐτῷ χορηγιῶν
ἕνεκεν, ἀλλὰ μετρίως μόνον, πάντας ἂν συνέβη καὶ τοὺς* 6
*Ἕλληνας καὶ τοὺς βασιλεῖς, εἰ δὲ μή γε, τοὺς πλείστους
ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με
διαμφισβητῆσαι περὶ τούτων. νῦν δὲ καλῶς ποιῶν οὐχ* 7
*ἦλθε ταύτην τὴν ὁδόν, δι᾽ ἧς ἢ κρατήσας τῶν ὅλων ἐξου-
σίαν ὑπερήφανον ἔσχεν, ἢ σφαλεὶς πολλοὺς ἂν ἐποίησε
τῆς αὐτῆς τύχης πεῖραν αὐτῷ λαβεῖν, ἀλλὰ τὴν ἐναντίαν,* 8
*δι᾽ ἧς ὀλίγοι τελέως ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν
τῆς πράξεως καιρόν.*

---

2. *οὐδὲν* alterum del. *Di*, *οὐδὲν ὧν καὶ πρότερον* OU (his eiectis non Polybii, sed epitomatoris tantum orationem restitutam esse patet) 7. *φάσκων ἐξηγμένον εὐνοοῦντα ποιήσειν τὸν γένθιον* O (nisi quod hic *γέθιον*) U, *δι᾽ οὗ ἐξῆν μόνου εὐνοοῦντα ποιῆσαι τὸν Γένθιον Ca* 901, extrema correxit lacunamque indicavit *Hu*, quae coll. Diodoro 30, 10 sic fere explenda esse videtur: *φάσκων κατὰ νοῦν γενομένων αὐτοῖς τῶν πραγμάτων τὰ εὐδοκοῦντα ποιήσειν τῷ Γενθίῳ*, nisi quod hiatus plura etiam scripsisse Polybium demonstrat 8. 9. in marg. add. O *ζη περὶ φιλαργυρίας* 9. 10. *δαιμονοβλαβίαν* utroque loco O 11. *παραβάλλονται Be*, *παραβάλλονται μὲν* OU, *παραβάλλεσθαι Hu* *παρίασιν* O 12. *ἐπιβουλαῖς* O 19. 20. nec *ἐξελεγχθῆναι* sic sine praedicato posuit Polybius et proxima concinnius scripsit 19. *δῶς μηδένα τὸν νοῦν* O 20. *καλῶς Ca* 901 pro *κακῶς* (conf. Diodor. 30, 11) 22. post *ἐξουσίαν* add. *ἂν Di* 23. *τύχης πεῖραν Gro* not. in Polyb. p. 449 pro *πείρας* 24. *ὀλίγος* U(?) *ἠλέγχθησαν Rei* 694 *ὑπὸ τὸν Ur*, *ἀπὸ τὸν* U, *ἀπὸ*, omisso *τὸν*, O

10 ** Ὅτι ὁ Περσεὺς ἐπταικὼς τοῖς ὅλοις ἐπὶ τῷ εἰσελ-* 1023
(9a) 2 *ϑεῖν Ῥωμαίους εἰς Μακεδονίαν τῷ Ἱππίᾳ ἐπετίμα. ἀλλά*
μοι δοκεῖ τὸ μὲν ἐπιτιμῆσαι τοῖς ἄλλοις εἶναι ῥᾴδιον καὶ
συνιδεῖν τὰς τῶν πέλας ἁμαρτίας, τὸ δ' αὐτὸν πράττειν
τὰ δυνατὰ καὶ γνῶναι τὰ καϑ' αὑτὸν πάντων δυσχερέ-
στατον· ὃ καὶ περὶ τὸν Περσέα συνέβη γενέσϑαι.

11 ** Τὸ Ἡράκλειον ἧλω ἰδίαν τινὰ ἅλωσιν. ἐχούσης τῆς* 1025
(12) *πόλεως ἐφ' ἑνὸς μέρους ἐπ' ὀλίγον τόπον ταπεινὸν τεῖχος,*
2 *οἱ Ῥωμαῖοι τρεῖς σημαίας προεχειρίσαντο. καὶ τῇ μὲν*
πρώτῃ τοὺς ϑυρεοὺς ὑπὲρ τῆς κεφαλῆς ποιήσαντες συνέ-
φραξαν, ὥστε τῇ τῶν ὅπλων πυκνότητι κεραμωτῷ καταρ-
*ρύτῳ γίνεσϑαι παραπλήσιον. ἐφεξῆς δὲ ἕτεραι δύο * **
3 ** Κεραμωτόν, τακτικὴ διάταξις· ὅπερ ἐποίουν Ῥω-*
μαῖοι ἐν παιδιᾶς μέρει.

RES ACHAIAE.

12 ** Ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως* 1023
(10) *εἰς τὴν Θετταλίαν καὶ λήψεσϑαι τὰ ὅλα κρίσιν ἐκ τῶν*
κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα δι' αὐτῶν τῶν
πραγμάτων ἀπολογεῖσϑαι πάλιν πρὸς τὰς ὑπονοίας καὶ
2 *διαβολάς. εἰσήνεγκαν οὖν εἰς τοὺς Ἀχαιοὺς δόγμα, διότι*
δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν
3 *κοινωνῆσαι τῶν πραγμάτων ὁλοσχερῶς τοῖς Ῥωμαίοις. καὶ*
τούτου κυρωϑέντος ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωνα γίνε-
σϑαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς
εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευ-
τὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς
διασαφήσοντας, καὶ πευσομένους πότε καὶ ποῦ δεῖ συμμι-
4 *γνύειν αὐτῷ τὸ στρατόπεδον. καὶ κατέστησαν πρεσβευτὰς*

---

1. M *Ma* 424 *Hey* 70, 20 7. Suid.: *σημαία, τάξις πολεμική, δι' ἧς τὸ Ἡράκλειον* cet. 13. Suid. v. *κεραμωτόν* 14. post cap. 11 forsitan Suidae fragmentum v. *παρατετολμηκότες* interserendum sit, quod cum Livio 44, 10, 10 confert Maur. Müller Fleckeiseni annal. a. 1868 p. 392 16. O fol. 202ᵛ *Ur* 140 17. *τὴν* om. *Ur* *ὅπλα* O 20. *εἰσήνεγκεν* O 21. *πανδημὶ* O 24. *περὶ τὴν* *Rei* 694 pro *εἰς τὴν* 27. *διασαφήσαντος* O

παραχρῆμα Πολύβιον καὶ ἄλλους, καὶ ἐνετείλαντο τῷ Πο-
λυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ
τοῦ στρατοπέδου, τοὺς μὲν πρεσβευτὰς ἐξ αὐτῆς πέμπειν
διασαφήσοντας, ἵνα μὴ καθυστερῶσι τῶν καιρῶν, αὐτὸν δὲ 5
φροντίζειν ἵνα τὸ στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς
ἔχῃ, δι' ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπι-
τηδείων τοὺς στρατιώτας. ταύτας μὲν οὖν ἔχοντες οἱ 6
προειρημένοι τὰς ἐντολὰς ἐξώρμησαν· κατέστησαν δὲ καὶ 7
πρεσβευτὰς πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον, ἀποκο-
μίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐ-
μένους τιμῶν. καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ 8
βασιλέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς διότι
γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν,
ὅταν εἰς ἡλικίαν ἔλθωσιν, ἀνακλητήρια, νομίσαντες σφίσι 9
καθήκειν ἐπισημήνασθαι τὸ γεγονός, ἐψηφίσαντο πέμπειν
πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα τῷ ἔθνει
1024 φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ παραυτίκα κατέ-
στησαν Ἄλκιθον καὶ Πασιάδαν.

Οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥωμαίους 13 (11)
ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ Περραιβίας στρα-
τοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ Δολίχης, τὴν μὲν ἔντευ- 2
ξιν ὑπερέθεντο διὰ τοὺς περιεστῶτας καιρούς, τῶν δὲ κατὰ
τὴν εἴσοδον τὴν εἰς Μακεδονίαν κινδύνων μετεῖχον. ἐπεὶ 3
δὲ τοῦ στρατεύματος κατάραντος ἐπὶ τοὺς καθ' Ἡράκλειον
τόπους ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν ἅτε τοῦ στρατη-
γοῦ δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων, τότε 4
λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν,
καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν, διότι βουλη-
θεῖεν αὐτῷ πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώνων καὶ
κινδύνων. καὶ πρὸς τούτοις ὑπέδειξαν διότι πᾶν τὸ γρα-

6. *πορεύηται Rei* 695 pro *ἐμπορεύηται* 10. *τῶν*] *τὴν* O 15. *ἐπισημήναντες* OU, corr. *Ca* 902 *γεγονὼς* O 16. *ἀνανεωσαμένους* OU, corr. *Ca* 902 (*τοὺς ἀναν. Hu*) 17. *φιλὰ* O, idem om. *πρὸς* in lacuna trium fere litterarum 18. *πασίδαν* OU vulgo ante *Di* (conf. cap. 19, 3) 21. *ἀζορίου* OU, corr. *Sch* 23. *τὴν εἰς Ca* 903 pro *τῶν εἰς* 24. *ἡράκλειαν* OU, corr. Jo. Frid. Gronovius ad Liv. 44, 2, 12 26. *παρακειμένων* OU, corr. *Gro* not. in Polyb. p. 449

φὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ Ῥωμαίων κατὰ τὸν
5 ἐνεστῶτα πόλεμον ἀναντίρρητον γέγονεν. τοῦ δὲ Μαρκίου
τὴν μὲν προαίρεσιν ἀποδεχομένου τὴν Ἀχαιῶν μεγαλωστί,
τῆς δὲ κακοπαθείας αὐτοὺς καὶ τῆς δαπάνης παραλύοντος
διὰ τὸ μηκέτι χρείαν ἔχειν τοὺς καιροὺς τῆς τῶν συμ-
6 μάχων βοηθείας, οἱ μὲν ἄλλοι πρέσβεις ἐπανῆλθον εἰς
τὴν Ἀχαΐαν, ὁ δὲ Πολύβιος αὐτοῦ μείνας μετεῖχε τῶν
7 ἐνεστώτων πραγμάτων, ἕως ὁ Μάρκιος ἀκούσας Ἄππιον
τὸν Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ
τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρημένον,
παρακαλέσας φροντίζειν ἵνα μὴ δοθῶσιν οἱ στρατιῶται
μηδὲ τηλικοῦτον δαπάνημα μάταιον γένηται τοῖς Ἀχαιοῖς·
πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς στρατιώτας τὸν Ἄπ-
8 πιον. πότερα δὲ τοῦτ' ἐποίει κηδόμενος τῶν Ἀχαιῶν ἢ
9 τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος, χαλεπὸν εἰπεῖν. πλὴν
ὅ γε Πολύβιος ἀναχωρήσας εἰς τὴν Πελοπόννησον, ἤδη
τῶν γραμμάτων ἐκ τῆς Ἠπείρου προσπεπτωκότων καὶ
μετ' οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς
10 πρόβλημα παμμέγεθες ἐνέπεσε. τοῦ γὰρ διαβουλίου προ-
τεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾔτει στρατιωτῶν, ἃ μὲν ὁ
Μάρκιος αὐτῷ φροντίζειν κατ' ἰδίαν ἐνετείλατο, ταῦτα φω- 1025
τίζειν οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς ὑπαρχούσης προ-
φάσεως ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές.
11 δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως, ἐχρή-
σατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγ-
ματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρα-

---

2. ἑστῶτα O 3. τὴν O, τῶν *Ur* vulgo μεγάλως τὶ O 4. αὐτοῦ O παραλύον O 13. γὰρ *Ur*, γὰρ τὸν O, γάρ ται *Hu* (ut 4, 40, 8) 15. ἀπαγαγεῖν O 16. inc. M *Ma* 424 *Hey* 70, 25: Ὅτι ὁ πολύβιος πρεσβευτὴς ἀποσταλεὶς πρὸς τὸν ἄππιον παρὰ τῶν ἀχαιῶν μετὰ δὲ τοῦτο ἀναχωρήσας cet. 18. μετ' οὐ πολὺ *Ur*, οὐ μετὰ πολὺ M, οὐ μετουπολὺ O 20. ὁ κέντων M[s] *Ur*, οὐκ ὄντων OU
20. ᾔτει | M, ᾐτεῖτο OU, ᾔτητο *Na* 351 στρατιωτῶν: des. M
ἃ μὲν *Ur* pro ἅμα μὲν 21. φροντίζειν κατ' ἰδίαν *Di*, καταφροντίζειν τῇ ἰδίᾳ O, καταφροντίζειν ἰδίᾳ *Ur* ταῦτα φροντίζειν OU, ταῦτ' ἀφροντιστεῖν *Gro* not. in Polyb. p. 449, ταῦτα ἐκφαντίζειν *Rei* 695, corr. *Hu* 22. προφάσεως *Hu*, φανερῶς U, om. O, χρείας φανερῶς *Ur*, ἐντολῆς φανερᾶς coni. *Sch* 23. ἀντιλέγειν] γῆν O τελέσων O, τελέως *Ur* vulgo

τηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσι κατὰ τὸ δόγμα
τῆς συγκλήτου· τοῦτο δ' οὐκ ἦν προσκείμενον τοῖς γράμ- 12
μασι. διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν 13
ὕπατον γενέσθαι καὶ δι' ἐκείνου παραλυθῆναι τῆς δαπάνης
τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν εἴκοσι τάλαντα. μεγάλας γε 14
μὴν τοῖς βουλομένοις διαβάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον
ἀφορμὰς ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν
περὶ τῆς βοηθείας.

RES CRETENSES.

1014 * Ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν 14
πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως. καίπερ (27,16) 2
πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν
ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον. ὑπαρχούσης 3
γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς
Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀν-
θρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης
ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον, παρασπον- 4
δήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν, καὶ
τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δὲ ὑπάρχοντα διήρπασαν,
τὰς δὲ γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν
διανειμάμενοι κατεῖχον.
1025 * Ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς 15
Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρ' ὀλίγον κε- (13)
κινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομέ-
νων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη,
βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν. ὁ δὲ βασιλεὺς 2

---

5. ρ̄ εἴκοσι OU μεγάλας *Ur*, μεγάλα O 5. 6. τοῖς γε μὴν OU, transposuit *Hu* 7. διακόψαι O, quamquam extremum ι simile est ς, διακόψας *Ur* 9. Diodor. 30, 17 ed. Bekk., Nissen. 337 10. P *Va* 133 Κυδωνιᾶται] κρῆτες ἀνάξιον P, Κυδωνιᾶται e Diodoro adscivit *Sch*, ἀνάξιον del. *Be* 11. καίπερ P, καὶ γὰρ *Rei* 761 14. καὶ ante συμπ. add. idem 20. δὲ add. idem 22. O fol. 205r *Ur* 143 23. Γορτυνίους *Ur*, γὰρ τηνίους O τῷ *Rei* 695, τὸ O, om. *Ur* ἔτει *Rei* pro ἔτι 24. ἐπιβαλλομένων OU vulgo ante *Di* 25. καταταχεῖν OU, corr. *Ca* 904

προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τρια-
3 κοσίους ἐξαπέστειλε κατὰ σπουδήν, ὧν παραγενομένων οἱ
Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν
καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν.

RES RHODIORUM.

16 (14) *Ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας ἀεὶ μᾶλλον
2 ἐπέτεινεν. προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου 1026
δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρα-
τηγῶν ἐπιτάγμασιν ἀλλὰ τοῖς αὐτῆς δόγμασι, καὶ τῶν
3 πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν, οἱ περὶ
τὸν Φιλόφρονα καὶ Θεαίτητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς
ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν
πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον
4 τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ· τότε
γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων
ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς
5 κατὰ τὴν Ἑλλάδα τόπους. κροτηθείσης δὲ τῆς ὑποθέσεως,
καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν
Ῥώμην ἀρχομένης θερείας Ἀγησίλοχος Ἡγησίου, Νικαγόρας,
6 Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ
7 στρατηγὸν Ἀγέπολις Ἀρίστων Παγκράτης, ἐντολὰς ἔχοντες
ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους, καὶ πρὸς
τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ
8 τῆς πόλεως, οἱ δὲ περὶ τὸν Ἀγησίλοχον ἅμα τοῖς προει-
9 ρημένοις καὶ περὶ τῆς ἐξαγωγῆς ποιησόμενοι λόγους. τὰ

---

1. τ̄ OU 3. τε om. *Ur* 4. ἐνεχείρησαν OU, corr. *Ca* 904 5. Appian. Maced. 17, Nissen. 337 (praeterea Suidae fragmentum v. ἀπραγμάτευτον coll. Livio 44, 14, 10 huc refert Maur. Müller progr. Stendal. 1866 p. 22; at Livii capita 14—22 ex annalibus desumpta esse docet Nissenus p. 261 et Suidae illud fragmentum a Polybio abiudicat *Di* vol. IV p. 162 s.) 6. O fol. 205r *Ur* 143 7. προπεσόντος O 9. αὐτῆς *Ur*, αὐτοῖς O 10. τῇ — προνοίᾳ O 15. οἵτινες coni. *Sch* pro ὥς τινες 19. θερίας *Ur* (non O) ἡγεσίλοχος O, Ἡγησίλοχος *Ur*, corr. *Be* ἡγεσίου O 20. Νικάνδρου *Ur* 21. ἀγάπολις et pr. m. mutatum ἀγόπολις O, Ἀγεσίπολις *Ur*, corr. *Sch* παγκράτη O 24. ἀγεσίλοχον O, Ἡγησίλοχον *Ur* 25. περὶ τῆς *Hu*, περσικῆς O, περὶ σιτικῆς *Ur* vulgo, περὶ σίτου *Na* 360 (at σίτου, ut in re nota [vide cap. 2, 2], epitomator, cum Polybii verba in brevius contraheret, omisit)

μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς
δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου, καὶ διότι
πάντων τῶν φιλανθρώπων τυχόντες ἐπανῆλθον, ἐν τοῖς
Ἰταλικοῖς εἴπομεν. περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν 10
ἐστι πλεονάκις ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν,
διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν
καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς κατα-
στάσεως καὶ τῆς ἐξαποστολῆς· ἐπεὶ γὰρ καθ' ἕκαστον 11
ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθα ἐν
ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρ' ἑκάστοις πράξεις,
δῆλον ὡς ἀναγκαῖόν ἐστι τοῦτο συμβαίνειν περὶ τὴν γραφήν.

Οἱ δὲ περὶ τὸν Ἀγέπολιν ἀφικόμενοι πρὸς τὸν Κόιν- 17
τον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειον (15)
στρατοπεδεύοντα, διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς.
ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβο- 2
1027 λαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν
λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου
τῶν εἰς φιλανθρωπίαν ἀνηκόντων ἐπεμέτρησεν. ἔγραψε δὲ 3
ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων. τοῦ δ' Ἀγεπόλι- 4
δος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς,
λαβὼν αὐτὸν κατ' ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμά-
ζειν ἔφη πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐν-
εστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκον-
τος. πότερα δὲ τοῦτ' ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων, μή 5
ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γέ-
νηται τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος
(ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν περὶ Κοίλης 6
Συρίας πόλεμον), ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ 7
κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακε-

---

6. διότι *Ca* 905 pro διὸ καὶ πρεσβευτῶν coni. *Ur* 9. καταλ-λήλων O(U), corr. *Sch* auctore *Rei* 696 11. ἀναγκαῖα ἐστὶν τοῦτο συμβαίνει O 12. ἀγόπολιν O, Ἀγεσίπολιν *Ur* 13. ἡράκλειαν OU, corr. *Sch* (conf. p. 1179, 24) 18. ἀνηκόντων coni. *Sch* pro ἡκόντων 19. Ῥοδίων *Rei* 696 pro ῥωμαίων ἀγεσιπόλιδος OU 21. κατ' ἰδίαν del. *Na* 122 22. διάλυσιν OU, corr. *Ur* 24. ἐποίει τὸν *Be* pro ἐποιεῖτο 25. βραχὺς O (pr. m. e βαχὺς) U, corr. *Ur* 27. συγκεχῦσθαι *Ur*, συγκεχῶσθαι O 29. ῥωμαίων O, corr. pr. m. in marg.

δονίᾳ παραβεβληκότων, καὶ καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν
8 ἀποβησομένων, ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας
ἀποδεῖξαι, καὶ τοῦτο πράξας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς
εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς
9 φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν, δοκῶ δὲ μᾶλλον
τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετ᾽ ὀλίγον
10 συμβάντα τοῖς Ῥοδίοις. οἵ γε περὶ τὸν Ἀγέπολιν ἐξ αὐτῆς
βαδίσαντες πρὸς τὸν Γάιον, καὶ πάντων τυχόντες τῶν
φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ, ταχέως
11 εἰς τὴν Ῥόδον ἀνεχώρησαν. γινομένης δὲ τῆς ἀποπρε-
σβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς
διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν
ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ μετέωροι ταῖς διανοίαις
12 ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως· οἱ μὲν
γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ
τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο
παρ᾽ αὐτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρω-
πίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ
13 χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον. ὅτε δὲ καὶ τὸν
Ἀγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων
ὅτι παρὰ τοῦ Μαρκίου κατ᾽ ἰδίαν ἐντολὰς εἴληφε μνημο- 1028
νεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον,
14 τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς
15 μεγάλοις εἶναι τοὺς Ῥωμαίους. ἀπέστειλαν δὲ καὶ πρε-
σβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνε-
στῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ.

1183, 29. 1184, 1. *εἰς Μακεδονίαν παρεμβεβληκότων* coni. *Sch* coll. 29, 19, 8 2. *παροξύνας* coni. *Ur* 3. *πράξας Hu* pro *πράξαντας* (sed incerta est emendatio, quia multa in hac eclogae parte turbavit epitomator) 4. *ἂν Ur* pro *ἐὰν* 6. *εἰρημένους Ur* 7. *ἥ γε* O, *οἵ γε μὴν* coni. *Be*, *οἱ δὲ Hu* (plura videtur omisisse epitomator) *ἀγεσίπολιν* OU 9. *φιλανθρωπιῶν* OU, corr. *Sch* 12. *ἀποκρίσεων Ur* pro *κρίσεων* *ἑκατέρων* idem pro *ἑκατέρας* 14. *πάντες* post *οὐ μὴν* transposuit *Ca* 906 (immo verba *οὐ μὴν ὡσαύτως* reliquiae sunt longioris sententiae contractae ab epitomatore) 19. *ὅτε δὲ Ca* 906 pro *ὥστε* 20. *ἀγεσίπολιν* OU *τῶν* add. *Ca* 906 21. *μάρκου* O
23. *συνέθεσαν* epitomatoris est; *συνεθεώρησαν* et tum *ὄντας* Polybius scripsisse videtur

BELLUM ANTIOCHI CUM PTOLEMAEO PHYSCONE.

1014 * Ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἦν καὶ πρακτικὸς καὶ 18
μεγαλεπίβολος καὶ τοῦ τῆς βασιλείας ὀνόματος ἄξιος, πλὴν (27,17)
τῶν κατὰ τὸ Πηλούσιον στρατηγημάτων.

1028 * Ὅτι μετὰ τὸ παραλαβεῖν Ἀντίοχον τὰ κατὰ τὴν 19
Αἴγυπτον ἔδοξε τοῖς περὶ τὸν Κομανὸν καὶ Κινέαν, συνε- (16)
δρεύσασι μετὰ τοῦ βασιλέως, κοινοβούλιον καταγράφειν ἐκ
τῶν ἐπιφανεστάτων ἡγεμόνων τὸ βουλευσόμενον περὶ τῶν
ἐνεστώτων. πρῶτον οὖν ἔδοξε τῷ συνεδρίῳ τοὺς ἀπὸ τῆς 2
Ἑλλάδος παρεπιδημήσαντας πέμπειν πρεσβευτὰς ὡς τὸν
Ἀντίοχον κοινολογησομένους ὑπὲρ διαλύσεως. ἦσαν δὲ 3
τότε παρὰ μὲν τοῦ κοινοῦ τῶν Ἀχαιῶν πρεσβεῖαι διτταί,
μία μὲν ὑπὲρ τῆς τῶν φιλανθρώπων ἀνανεώσεως, ἣν
ἐπρέσβευον Ἄλκιθος Ξενοφῶντος Αἰγιεὺς καὶ Πασιάδας,
ἄλλη δὲ περὶ τοῦ τῶν Ἀντιγονείων ἀγῶνος. ἦν δὲ καὶ 4
παρὰ Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημά-
ρατος, καὶ θεωρίαι διτταί, μία μὲν ὑπὲρ τῶν Παναθη-
ναίων, ἧς προειστήκει Καλλίας ὁ παγκρατιαστής, ἡ δ' ἄλλη
περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποιεῖτο τὸν χρημα-
τισμὸν καὶ τοὺς λόγους. ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος 5
καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν Ἀπολλωνίδης καὶ Ἀπολ-
λώνιος. ἐξαπέστειλε δὲ καὶ ὁ βασιλεὺς Τληπόλεμον καὶ 6
Πτολεμαῖον τὸν ῥήτορα πρεσβευτάς. οὗτοι μὲν οὖν ἔπλεον 7
ἀνὰ τὸν ποταμὸν εἰς τὴν ἀπάντησιν.

* Ὅτι κατὰ τὸν καιρὸν ὅτε Ἀντίοχος τὴν Αἴγυπτον 20
παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ (17
πεμφθέντες ἐπὶ τὰς διαλύσεις. ἀποδεξάμενος δὲ τοὺς 2
ἄνδρας φιλανθρώπως, τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν
ἐποιήσατο μεγαλομερῆ, κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν

1. Diodor. 30, 19. 20. 18. 21—23 ed. Bekk., Nissen. 337 2. P, qui in marg. habet *ΛοΓο* $\overline{KH}$, *Va* 133 2. 3. *καὶ μεγαλεπίβολος* om. *Va* 5. O fol. 207ᵛ *Ur* 146 6. *κιναίαν* OU, corr. *Ur* 11. *δὲ* om. O 12. *δισσαί* OU vulgo ante *Di*, item vs. 17 13. *ἦν Ur*, *εἰς ἦν* OU 14. *ἀλκήθης* O, *ἀλκίθης* U, corr. *Ur* 15. *ἀντιγονετῶν* OU, corr. *Gro* 16. *ἧς Ca* 907 pro *καὶ* 17. *Παναθηναίων Ur* pro *παρὰ ἀθηναίων* 20. *μηλήτου* | *πᾶσαν* O 25. O fol. 208ʳ *Ur* 147 29. *ἐποιήσαντο* O *μεγαλομερῶς* coni. *Ur*

3 *καὶ λέγειν ἐκέλευσε περὶ ὧν ἔχουσι τὰς ἐντολάς. πρῶτοι
μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποιήσαντο λόγους, τούτοις
δ' ἑξῆς Δημάρατος ὁ παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦ-
4 τον Εὔδημος ὁ Μιλήσιος. πάντων δὲ πρὸς τὸν αὐτὸν και- 1029
ρὸν καὶ τὴν αὐτὴν ὑπόθεσιν διαλεγομένων παραπλησίους
5 εἶναι συνέβαινε καὶ τοὺς κατὰ μέρος αὐτῶν λόγους· τὴν μὲν
γὰρ αἰτίαν τῶν συμβεβηκότων πάντες ἐπέφερον ἐπὶ τοὺς
περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν
τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν τοῦ
6 βασιλέως. Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογησάμενος,
καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν, ἤρξατο λέγειν ὑπὲρ
τῶν ἐξ ἀρχῆς δικαίων, δι' ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν
Συρίᾳ βασιλέων ὑπάρχουσαν τὴν κτῆσιν τῶν κατὰ Κοίλην
7 Συρίαν τόπων, ἰσχυροποιῶν μὲν τὰς ἐπικρατείας τὰς Ἀντι-
γόνου τοῦ πρώτου κατασχόντος τὴν ἐν Συρίᾳ βασιλείαν,
προφερόμενος δὲ τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ
διὰ τῶν ἀπὸ Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου
8 θάνατον, ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν
9 κατὰ πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν, ἐπὶ δὲ πᾶ-
σιν ἐξαρνούμενος τὴν ὁμολογίαν ἣν ἔφασαν οἱ κατὰ τὴν
Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι
πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, ὅτι δεῖ λαβεῖν αὐτὸν
ἐν φερνῇ Κοίλην Συρίαν, ὅτ' ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ
10 νῦν βασιλεύοντος μητέρα. πρὸς ταύτην τὴν ὑπόθεσιν δια-
λεχθείς, καὶ πείσας οὐ μόνον αὑτὸν ἀλλὰ καὶ τοὺς ἀπην-
τηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύ-
11 κρατιν· χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως, καὶ δοὺς
ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν, προῆγεν
12 ἐπὶ τῆς Ἀλεξανδρείας. τοῖς δὲ πρεσβευταῖς τὴν ἀπό-
κρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην
13 καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν· ἐξαπεσταλκέναι γὰρ
ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων*

---

7. *ἔφερον* OU, *ἀνέφερον Ur*, corr. *Hu* 11. *ἤρξατο λέγειν ὑπὲρ Ur*, *ἤρξαντο λέγειν τὴν ὑπὲρ* O et, ut videtur, U 13. *τὴν* add. *Be* 19. *ἔγκτησιν* Ernestus, *ἔκτισιν* O, *ἔκτησιν Ur*, *ἔκκτησιν Be*, *ἐπίκτησιν* vel *ἐκείνου κτῆσιν Rei* 699 20. *ἐξαρνόμενος* O 25. *πεῖσαι* O, corr. m. recentissima *ἀπεωτηκότας* O 32. *ἐκείνοις Ur*

συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος
πρεσβευτάς.
* Ὅτι Εὔλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀνα- 21 (17a)
λαβόντα μὲν τὰ χρήματα, τὴν δὲ βασιλείαν προέμενον τοῖς
ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην. ἐφ' ἃ τίς οὐκ ἂν ἐπι- 2
στήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ κακαὶ
1030 συντροφίαι τοὺς ἀνθρώπους; τὸ γὰρ μηδ', ἐκτὸς γενόμενον 3
τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀποστάντα τῶν ἐχθρῶν,
ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύ-
τας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ
τοσούτων πληθῶν, ἀλλ' εὐθέως αὐτόθεν ἀκονιτὶ παρα-
χωρῆσαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης,
πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ
διεφθαρμένης ὁλοσχερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ 4
Πτολεμαῖον ὑπάρχειν, τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ
μηδενὶ τῶν ἐκτὸς αἰτίαν ἐπιφέρειν· ἐπειδὴ δὲ διὰ τῶν 5
μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη,
δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον
ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς
τότε περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς
τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τού-
του συντροφίαν ἀναφέροι.
* Ὅτι Ἀντίοχος μετὰ τὸ καταλιπεῖν Ἀλεξάνδρειαν 22 (18)
πολιορκεῖν, πρεσβευτὰς εἰς τὴν Ῥώμην ἐξέπεμπεν· οὗτοι 2
δ' ἦσαν Μελέαγρος Σωσιφάνης Ἡρακλείδης, συνθεὶς ἑκα- 3
τὸν καὶ πεντήκοντα τάλαντα, πεντήκοντα μὲν στέφανον
Ῥωμαίοις, τὰ δὲ λοιπὰ τῶν χρημάτων εἰς δωρεάν τισι τῶν
κατὰ τὴν Ἑλλάδα πόλεων.
* Ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥό- 23 (19)
δου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ
περὶ Πρατίωνα, καὶ μετ' οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμ-

3. M *Ma* 425 *Hey* 70, 30 4. *προϊέμενον* M, corr. Cobetus Mnemos. XI 33 6. *ὁμολογη* M extrema pagina, corr. Geelius 11. *ἀκονητὶ* M 16. *τὴν* ante *αἰτίαν* add. *Di* 20. *ἀγεννείας* *Di* 21. *αἰτίαν* Geelius pro *ὁρμὴν* (repetito e versu superiori) 23. O fol. 209ᵛ *Ur* 148 25. *σατιφάνης* O 25. 26. *ρ̄ καὶ ν̄* OU 29. O fol. 209ᵛ *Ur* 148

2 βολὴν πρὸς Ἀντίοχον. γενομένης δὲ τῆς ἐντεύξεως πολ-
λοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν
προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας, καὶ τὴν αὐ-
τῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλήλους, καὶ τὸ
3 συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως. ὁ δὲ βασιλεὺς ἔτι
λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν οὐκ ἔφη προσδεῖσθαι
4 πολλῶν λόγων· τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου
τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι
καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει 1031
κατάγειν τοῦτον μὴ κωλύειν Ἀντίοχον. καὶ δὴ πεποίηκεν.

RELIQUIAE LIBRI XXIX.

RES ITALIAE.

1 (1a) * Ἔφη γὰρ αὐτοὺς μίαν ἔχειν διατριβὴν καὶ παρὰ a. u. 586
τὰς συνουσίας καὶ παρὰ τὰς ἐν τοῖς περιπάτοις ὁμιλίας,
διοικεῖν αὐτοὺς ἐν Ῥώμῃ καθημένους τὸν ἐν Μακεδονίᾳ
πόλεμον, ποτὲ μὲν ἐπιτιμῶντας τοῖς ὑπὸ τῶν στρατηγῶν
2 πραττομένοις, ποτὲ δὲ τὰ παραλειπόμενα διεξιόντας. ἐξ
ὧν ὄνησιν μὲν οὐδέποτε γίνεσθαι τοῖς κοινοῖς πράγμασι,
3 βλάβην δὲ πολλάκις καὶ ἐπὶ πολλῶν γεγονέναι. καὶ ποτὲ
δὲ τοὺς ἄρχοντας μεγάλα βλάπτεσθαι διὰ τὰς ἀκαίρους
4 εὑρεσιλογίας· πάσης γὰρ διαβολῆς ἐχούσης ὀξύ τι καὶ κι-
νητικόν, ὅταν προκαταληφθῇ τὸ πλῆθος ἐκ τῆς συνεχοῦς
λαλιᾶς, εὐκαταφρονήτους γίνεσθαι τοῖς ἐχθροῖς.

2 (1) * Ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς
μὲν Αἰγύπτου κύριον γεγονέναι τῆς δ' Ἀλεξανδρείας παρ'
2 ὀλίγον, νομίζουσα πρὸς αὐτήν τι διατείνειν τὴν αὔξησιν

1. *γενομένην* O 3. *προσφερόμενοι* O 8. *πρεσβύτου* OU, corr. *Di* auctore *Rei* 699 *διαλελῦσθαι Ur*, *διαλύεσθαι* O 9. *φιλίαν* coni. *Ur* 11. libro XXIX Polybius res anno 586 gestas enarravit 12. Liv. 44, 22, Nissen. 263 s. 337 13. M *Ma* 426 *Hey* 71, 15 13. *Ἔφη γὰρ* — 15. *διοικεῖν αὐτοὺς*] orationem ab epitomatore contractam esse apparet 19. *τότε Di* 23. *εὐκαταφρόνητος* M, *εὐκαταφρόνητον*, scil. *τὸν ἄρχοντα*, Geelius, corr. Spengelius *Münchener gel. Anzeigen* a. 1847 p. 128 24. N fol. 103v *Ur* 157 25. *δ'* om. N

*τοῦ προειρημένου βασιλέως, κατέστησε πρεσβευτὰς τοὺς
περὶ Γάιον Ποπίλιον τόν τε πόλεμον λύσοντας καὶ κα-* 3
*θόλου θεασομένους τὴν τῶν πραγμάτων διάθεσιν, ποία
τις ἐστίν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.* 4

BELLUM MACEDONICUM.

1035 *Ὅτι *παραγενομένων πρὸ τοῦ χειμῶνος τῶν περὶ* 3
τὸν Ἱππίαν, οὓς ἀπεστάλκει πρεσβευτὰς ὁ Περσεὺς πρὸς (2)
Γένθιον ὑπὲρ τῆς συμμαχίας, καὶ διασαφούντων ὅτι πρό- 2
*θυμος ὁ βασιλεύς ἐστιν ἀναδέχεσθαι τὸν πρὸς Ῥωμαίους
πόλεμον, ἐὰν αὐτῷ δοθῇ τριακόσια τάλαντα καὶ πίστεις
αἱ προσήκουσαι περὶ τῶν ὅλων, πυθόμενος ταῦτα, καὶ* 3
*κρίνων ἀναγκαίαν εἶναι τὴν Γενθίου κοινοπραγίαν, προ-
εχειρίσατο Πάνταυχον ἕνα τῶν πρώτων φίλων, καὶ τοῦτον
ἐξαπέστειλε, δοὺς ἐντολὰς πρῶτον μὲν ὁμολογήσαντα περὶ* 4
*τῶν χρημάτων ὅρκους καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμ-
μαχίας, εἶτα τοὺς ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν,
οὓς ἂν δοκῇ Πανταύχῳ, καὶ παρ' αὐτοῦ λαμβάνειν οὓς ἂν
ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις
διατάξασθαι περὶ τῆς κομιδῆς τῶν τριακοσίων ταλάντων.
ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμήν, καὶ πα-* 5
*ραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμ-
μίξας τῷ Γενθίῳ, ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς
τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων. τμηθέντων* 6
*δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων,
εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ*
1036 *Πανταύχου καταγραφέντας, καὶ σὺν τούτοις Ὀλυμπίωνα
παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ
Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν
ἐπιμέλειαν. σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυ-* 7

---

2. *πόπλιον* N, *Ποπίλλιον Ur*, corr. *Di* 3. *ποίου* N 4. *τὰς μὲν* N
5. Liv. 44, 23—46. 45, 1—9, Diodor. 30, 24—33. 31, 17 ed. Bekk., Appian. Maced. 18, Illyr. 9, Nissen. 264—273. 337s. 6. O fol. 210r *Ur* 149 7. *ἱππείαν* O 10. τ̄ OU, item vs. 19 14. *ὁμολογήσοντα Ur* 16. *κἀκείνου* O 17. *ὡς ἂν δοκῇ* O(U), *οὓς* corr. *Rei* 699
21. *Μεδεῶνα Di* (at conf. Liv. 44, 23, 3; 32, 3) *λιβιτιάδος* OU, corr. *Ur* II 77

χος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες
ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον
8 πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας. τούτου γὰρ
γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον,
τελέως εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τοὺς Ῥω-
9 μαίους. ὁ δὲ πεισθεὶς τοῖς παρακαλουμένοις καὶ προχει-
ρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε, δοὺς ἐν-
τολάς, ὅταν λάβωσι τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ
τοὺς ὁμήρους καὶ περὶ τῶν χρημάτων γένηται σύμφωνον,
πρεσβεύειν εἰς τὴν Ῥόδον.

4 Οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν·
(3) ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκε καὶ
παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς
παρασκευαῖς, ἀλλ' ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ
τόπους καὶ πόλεις καὶ συμμάχους. μάλιστα δ' αὐτὸν ἠξίου
2 παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν μάχην· τῶν
γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο
τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ
τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελε-
3 σθήσεσθαι δι' αὐτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πεμπομένων. ὁ
μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγί-
νετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρα-
4 σκευάς· ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν
τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων,
ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς
μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς
5 τὸ Δῖον, καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους
ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων (πάνυ
γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ

3. πρεσβεύουσιν O, πρεσβεύωσιν *Ur*, corr. *Sch* γὰρ add. *Rei* 699 7. μόρκα O et, ut videtur, U (vide *Ur* II 79), corr. *Ur* coll. Livio 44, 23, 4 16. τὴν] τὸ O 17. ταῦτα O 19. ἀκονητὶ OU, corr. *Rei* 700 προστεθὲν OU, corr. *Gro* auctore *Ca* 911 22. τὰ ante περὶ add. O 23. παραγενόμενος O 25. Ἐλπειὸν *Hu* cum Livio (conf. Weissenborn. ad 44, 8, 5), ἐλπιὸν O (Ἔλπιον Zonar. 9, 23 p. 457c), Ἐνιπέα *Ur* sine dubio sua coniectura coll. Polybio 5, 99, 1 ac secundum vulgatam apud Livium scripturam 27. Δῖον *Ur*, δίκαιον O 28. τῶν add. *Ur* II 78

Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς
1037 *ὑπάρξειν προσγενομένης ταύτης τῆς ῥοπῆς), ἔπειτα δὲ* 6
τοὺς ὁμήρους παρελάμβανε, καὶ παρεδίδου τοὺς ἑαυτοῦ
τοῖς περὶ Ὀλυμπίωνα, ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος
ὁ Πολεμοκράτους καὶ Βάλακρος ὁ Πανταύχου. μετὰ δὲ 7
ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν
ἐξέπεμπεν, ὡς ἐκεῖ παραληψομένους, τοὺς δὲ πρεσβευτὰς
τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον,
συντάξας ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν. ἔπεισε δὲ καὶ
τοὺς Ῥοδίους συνεμβαίνειν εἰς τὸν πόλεμον. ταῦτα δὲ 8
διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν
Εὐμένη, καὶ πρότερον ἤδη ἀπεσταλμένον, Τηλέμναστον
δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον μὴ παρορᾶν τὸν και- 9
ρὸν μηδ' ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν
ὑπερηφανίαν καὶ τὴν βαρύτητα τῶν Ῥωμαίων, σαφῶς δὲ 10
γινώσκειν ὡς ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται,
μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν,
ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης.
1031 * *Ὑπὲρ ὧν ἔγωγε διηπόρηκα τί δεῖ ποιεῖν· τό τε* 5
γὰρ γράφειν κατὰ μέρος ὑπὲρ τοιούτων ἀκριβολογούμενον (1b)
ἃ δι' ἀπορρήτων πρὸς αὐτοὺς οἱ βασιλεῖς ἔπραττον εὐεπί-
ληπτον ἐφαίνετο καὶ τελέως ἐπισφαλές, τό τε παρασιω- 2
πῆσαι πάλιν ὁλοσχερῶς τὸ δοκοῦν πραγματικώτατον ἐν
τῷ πολέμῳ τούτῳ γεγονέναι, καὶ δι' οὗ πολλὰ τῶν ὕστε-
ρον ἀπορουμένων γνωρίμους ἔσχε τὰς αἰτίας, τελέως τινὸς
ἀργίας ἐδόκει μοι σημεῖον εἶναι καὶ τῆς πάσης ἀτολμίας·
οὐ μὴν ἀλλὰ κατηνέχθην ἐπὶ τὸ γράφειν κεφαλαιωδῶς 3
τὸ δοκοῦν, καὶ δι' ὧν εἰκότων καὶ σημείων ἐπὶ ταύτης
1032 *ἐγενόμην τῆς γνώμης, ὑπάρχων κατὰ τοὺς αὐτοὺς και-*

---

1. *εὐθαρεστέρους* OU, corr. *Ur* II 78 2. *ταύτης Ur*, *τὰ* O 4. *τῶν περὶ ὀλυμπιῶνα* O et, ut videtur, U, corr. *Ur* *λιμναίων* O 5. *καὶ βάλαυχος* OU, corr. *Di* in Steph. thes. p. 77 9. 10. epitomatoris errorem indicant *Sch* ad h. l. et Nissenus p. 15 s. 10. *συμβαίνειν* OU, corr. *Gro* 11. *χρυφῶντα* OU (quod in *χρυφῶς τὰ* mutavit pr. m. in O), corr. *Rei* 700 (item *Herophon* e codicis scriptura *eropon* vel *hieropon* restitutum est apud Liv. 44, 24, 10. 27, 13. 28, 1) *τὸν* OU (vide *Ur* II 78), om. vulgo ante *Di* 12. *ἀπεσταλμένων* O 17. *μὴ* om. O 19. M *Ma* 426 *Hey* 71, 24

ρούς καὶ μᾶλλον ἑτέρων ἐκπληττόμενος ἕκαστα τῶν γενομένων.

6 (1c) *Ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρ' Εὐμένει καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, ἑνὶ τῶν σὺν Περσεῖ στρατευομένων* Κρητῶν, *καὶ πάλιν πρὸς Δημητριάδα συνεγγίσας τῷ τείχει ἐκοινολογεῖτο τὸ μὲν πρῶτον Μενεκράτει*
2 *τὸ δὲ δεύτερον Ἀντιμάχῳ, εἴρηται· καὶ μὴν ὅτι δὶς Ἡροφῶν ἐπρέσβευσε πρὸς Εὐμένη παρὰ Περσέως, καὶ διὰ τοῦτο Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον* οὐκ *ἀπίθανον περὶ τοῦ βασιλέως Εὐμένους, δῆλον ἐκ τῶν περὶ Ἄτταλον συμ-*
3 *βάντων· τῷ μὲν γὰρ συνεχώρησαν καὶ παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεντεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέστειλαν,* καίπερ οὐδὲν οὔτε *πρότερον οὔτε κατὰ τὸν* πρὸς *Περσέα πόλεμον ἀξιόλογον αὐτοῖς*
4 *συνηργηκότα· Εὐμένη δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστον συνηργηκότα ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν Περσέα πολέμοις οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰτα-*
5 *λίας. ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς τὸν Εὐμένη, δι' ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς*
6 *αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων· τίς δ' αὕτη*
7 *καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι μὲν οὖν*
(1d) *Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ*
2 *καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς καταμαθεῖν· χωρὶς*

---

1. *ἑτέρου* legerunt *Ma* et *Hey* (an scriptum est *ἕτερον?*), corr. *Ben* 295 3. ab *Ὅτι* novam eclogam incipit M 5. 7. 8. hiatus produnt contractam ab epitomatore orationem (nisi forte vs. 5 *τινὶ* legendum pro *ἑνὶ*) 6. *Κρητῶν Hu* coll. Livio 44, 24, 9, quinque litteras evanidas notat *Hey* (*Κρητὶ* pro *ἑνὶ* coniecerat Luchtius) 10. *ἔσχον | ἀπίθανον* M, *οὐκ* add. *Ma* 11. *ἐκ τοῦ περὶ ἀττάλου* M, *τῶν* corr. *Ma*, *Ἄτταλον Be* (item Spengelius apud *Hu* quaest. II 19) 15. *καίπερ οὐδὲν* add. *Hu*, *οὔτε* add. Geelius 16. *πρὸς* add. Geelius 17. *συνηργηκότι* M, corr. *Hu* *Εὐμένη δὲ* epitomator, *τὸν δ' Εὐμένη* vel simpliciter *τὸν δὲ* scripsisse videtur Polybius 19. *κατὰ τὸν* | M, *μετὰ ταῦτα Hu* *πόλεμον* M, corr. *Ma* (*κατὰ τὸν πρὸς τὸν Π. πόλεμον* Spengelius apud *Hu* quaest. II 19) 22. *ἐπιπλοκὴ* Luchtius pro *ἐπιβολὴ*

γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας ἣν εἶχον
πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν καὶ
ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλο-
τριότητα παρασκευάζειν ἐν αὐτοῖς· λοιπὸν ἦν ἐξαπατᾶν 3
καὶ στρατηγεῖν ἀλλήλους δι' ἀπορρήτων· ὅπερ ἐποίουν
ἀμφότεροι. θεωρῶν γὰρ Εὐμένης δυσπαθοῦντα καὶ συγ- 4
1033 κλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τι ἐπιδεχό-
μενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι, καὶ διαπεμπό-
μενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθ' ἕκαστον
ἔτος, τοὺς δὲ Ῥωμαίους ὁμοίως δυσχρηστουμένους τοῖς 5
ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι
τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτω-
λίαν μετεώρους ὑπάρχειν, ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ 6
συγκαταβῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ
διάλυσιν· πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν 7
ἐνόμισεν αὐτὸν ἐπιτηδειότατον εἶναι. ταῦτα δὲ συλλογι- 8
σάμενος ἐφ' ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα
τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσον βούλοιτο ὠνήσασθαι
τὴν ἐλπίδα ταύτην. ἡ μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλή- 8
λους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι· δυεῖν δὲ (10) 2
συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι,
τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν
διαμάχην αὐτῶν. ὁ μὲν γὰρ Εὐμένης πᾶσαν ἐλπίδα πρού- 3
τεινε καὶ πᾶν γένος δελέατος ὑπερρίπτει, πεπεισμένος
θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις· ὁ δὲ Περσεὺς 4
μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετίθετο,
καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τ' ἦν ἐπὶ τοσοῦτον
ὥστε καὶ προέσθαι τι τῶν αὑτοῦ. τὸ δὲ γένος τῶν παλαι- 5

---

6. *γὰρ* add. Geelius 7. *πᾶν τι* Geelius, *πάλιν* M, *πάντα* Luchtius, *πᾶν ἂν* vel *πάντ' ἂν* *Hu* 8. *ἀπολύσασθαι* M, corr. *Di* 10. *ὁμοίως* vel *οὐχ ἧττον* *Hu*, *οὕτως* legit *Ma*, *ὅλως* *Hey* 12. *Αἰτωλίαν* Luchtius pro *ἰταλίαν* 17. *ἀφ'* M, corr. *Be* (item Spengelius apud *Hu* quaest. II 19) 21. *συγκρινομένων* M (idem coniecerat Geelius), *συγκρινόντων* *Ma*, unde *συγκρουόντων* Orellius ind. lect. acad. Turic. a. 1834 p. 6, *συγκυρούντων* *Be* 24. *ὑπερρίπτει* Cobetus Mnemos. XI 33, *ὑπερήτει* legit *Ma*, *ὑπερῆπτε* *Hey* 27. *οἷος ἦν* M, corr. *Hu* Fleckeiseni annal. a. 1858 p. 819 (item Spengelius apud *Hu* quaest. II 19) 28. *προθέσθαι* M, corr. Luchtius

*σμάτων ἦν τοιοῦτον. ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν
ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι
Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια
τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια,
καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος ὑπισχνεῖτο καὶ*
6 *πίστεις. ὁ δὲ Περσεὺς ἐδέχετο μὲν περὶ τῶν ὁμήρων,
καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς δεήσει ταῦτα τη-*
7 *ρεῖσθαι παρὰ τοῖς Κνωσίοις· περὶ δὲ τῶν χρημάτων ὑπὲρ
μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ
τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ
τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν
φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην* 1034
κἀκεῖ μεσιτεύεσθαι. τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος·
8 *ὁ δ' Εὐμένης σπουδάζων, καθάπερ οἱ μοχθηροὶ τῶν ἰα-
τρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθόν, τέλος
ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφε-*
9 *τέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν. καὶ δὴ
τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς
φιλαργυρίας διελύθησαν ἐπ' ἴσης, καθάπερ ἀγαθοὶ παλαι-*
10 *σταί. τούτων δ' ἔνια μὲν ἐρρύη παρ' αὐτὸν τὸν καιρόν,
ἔνια δὲ μετ' ὀλίγον εἰς τοὺς παρακειμένους τῷ Περσεῖ
φίλους, παρ' ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης
κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν ἡ φιλαργυρία.*

9 *Προστίθημι δ' ἔτι παρ' ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ*
(11) 2 *μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν. τίς γὰρ οὐκ
ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων,
Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλικαύτης ἀλλο-
τριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ προσλήψεσθαι*

---

1. *τοῦ Ma* pro *τὸ* 5. *τάχος Hu* pro *ταῦθ'* 6. *ἐλέγετο* M, *ἠπείγετο* Madvigius emendat. Liv. p. 575 s., corr. Geelius *μὲν* add. *Hey* (idem post *περὶ* Didotiana) 10. *τῶι δοκεῖν* M, corr. *Ma* 13. *κακεῖ δεήσειν τηρεῖσθαι* Luchtius, *κἀκεῖ καταθήσειν * * μεσιτεύειν τὴν διάλυσιν* Ernestus de Leutsch *Göttinger gelehrte Anz.* a. 1855 vol. I p. 258 (at codicis scriptura sana esse videtur "ibique in neutrius potestate deponenda esse") 23. *πατταλειον* (sine acc.) M, *ἐργαλεῖον* legerat *Ma* 24. *τοιοῦτον* M, corr. Geelius *μὴ καὶ*] forsitan *καὶ μὴν* 27. *κατα τινα* (sine acc.) M

τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν
πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς κομιδῆς τούτων, ἐὰν
μὴ βεβαιοῖ τὰς ὑποσχέσεις; πῶς δὲ λαβὼν τοσοῦτο πλῆ- 3
θος χρημάτων ὑπέλαβε λήσειν Ῥωμαίους; εἰ γὰρ καὶ κατὰ 4
τὸ παρόν, οὐκ ἂν ἔν γε τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε.
λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλ- 5
λάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν, δι' ἣν ἔμελλε καὶ
τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ
καὶ τοῦ βίου στερήσεσθαι, πολέμιος φανεὶς Ῥωμαίοις. εἰ 6
γὰρ καὶ νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μόνον, εἰς τοὺς
μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ προσῆ-
κεν ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πράξεως; τοῦ δὲ 7
Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε πῶς ἄλλο τι συμφο-
ρώτερον ἢ προυργιαίτερον ἐνόμισε τοῦ δοῦναι τὰ χρήματα
καὶ καταπιεῖν ἐᾶσαι τὸν Εὐμένη τὸ δέλεαρ; εἰ μὲν γὰρ 8
συνήργησέ τι τῶν κατὰ τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν
πόλεμον, εἰς καλὸν ἡ δόσις· εἰ δὲ ταύτης διεψεύσθη τῆς 9
1035 ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως
ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα
κύριος ὑπῆρχεν αὐτός. πόσου δὲ τοῦτ' ἄξιον Περσεῖ καὶ 10
κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλλογί-
σασθαι· πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνό- 11
μιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατ' οὐδένα
τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας Ῥωμαίοις.
τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλογιστίας; φιλαργυρία· 12
τί γὰρ ἂν ἄλλο τις εἴπειεν; ὁ μὲν γὰρ χάριν τοῦ λαβεῖν
τὰ μὴ καθήκοντα πάντα παρεώρα τἆλλα καὶ πάντα ἐδέχετο
ποιήσειν, ὁ δὲ τοῦ μὴ δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπερ-

---

1. *δυνάμενοι* M, corr. *Ma* 2. *ἀνακομιδῆς* Luchtius 9. *στερήσεσθαι Ma, σ . . . ήσεσθαι*, scriptura foramine interrupta, repperit *Hey* 13. *συμφερώτερον* M, corr. Geelius 15. *τὸν* add. *Ben* 296 18. *ὅς γε* M, corr. *Ma* (nisi quod *ἕς γε* dedit) 19. *ἂν αὐ|τὸν* M (idem coniecerat Madvigius emendat. Liv. p. 576), *ἀναφανδὸν* legerat *Ma* *ἐνεγκεῖν* coni. *Hey*, *ἐμεῖν* M, *ἔχειν* legerat *Ma*, unde *ἄγειν* Luchtius 24. *ποιήσασθαι*| M, corr. Luchtius (nisi forte *ποιήσας τοῖς* praeferendum) 26. *εἴποιεν* M, corr. *Be* 28. *δοῦναι* M (idem emendaverat Spengelius act. societ. Graec. I p. 31), *δεινὰ* legerat *Ma*

13 ἰδεῖν ὑπέμενεν. ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ
πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον * * *

10 * Ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις ἐνίκων 1037
(4) οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ τῶν διαλύσεων.
2 καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν τοῦτον τὸν τρόπον [ὡς
ἐν τῷ περὶ δημηγορίας τέθειται] διέκρινε τὸ διαβούλιον,
3 ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρού-
μενοι τῶν σῴζειν σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νό-
4 μους. οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν
τοὺς διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἀγέ-
πολιν Διοκλῆ Κλεόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν καὶ Περ-
σέα Δάμωνα [καὶ] Νικόστρατον [καὶ] Ἀγησίλοχον Τήλεφον.
5 τούτῳ δ' ἑξῆς τὸ συνεχὲς ἐξειργάζοντο καὶ προσετίθεσαν,
6 ποιοῦντες ἀναπολόγητον τὴν ἁμαρτίαν· εὐθέως γὰρ εἰς
τὴν Κρήτην ἔπεμπον πρεσβευτὰς τοὺς ἀνανεωσομένους
πρὸς πάντας Κρηταιεῖς τὰ ὑπάρχοντα φιλάνθρωπα, καὶ
παρακαλέσοντας βλέπειν τοὺς καιροὺς καὶ τὴν περίστασιν
καὶ συμφρονεῖν τῷ δήμῳ καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι 1038
7 καὶ φίλον, ὁμοίως δὲ καὶ κατ' ἰδίαν πρὸς τὰς πόλεις ὑπὲρ
τῶν αὐτῶν διαλεχθησομένους.

11 * Ὅτι τῶν περὶ τὸν Παρμενίωνα καὶ Μόρκον, τῶν
(5) παρὰ τοῦ Γενθίου, καὶ σὺν τούτοις τοῦ Μητροδώρου πα-
ραγενομένων εἰς τὴν Ῥόδον, καὶ συναχθείσης τῆς βουλῆς,
2 παντάπασι θορυβώδης ἦν ἐκκλησία, τῶν μὲν περὶ τὸν
Δείνωνα φανερῶς ἤδη τολμώντων λέγειν τὰ τοῦ Περσέως,
τῶν δὲ περὶ Θεαίτητον καταπεπληγμένων τὰ συμβαίνοντα·

---

1. 2. *καὶ τὰ πρὸς Γαλάτας* del. *Di* 2. *γένθιον* legit *Hey*, *γέντιον Ma*, utrum in codice scriptum sit, incertum post *Γένθιον* in M unum folium excidit 3. O fol. 212r *Ur* 152 5. 6. verbis *ὡς—τέθειται* ab epitomatore titulum *περὶ δημηγοριῶν* citari primus cognovit *Rei* 700 8. *σώζειν* OU 11. *Διοκλῆ Hu*, *διὸ πῆ* O (U incertus), *καὶ Ur*, *Διογένη* coni. *Sch* *κληνόμβροτον* O, *Κλεινόμβροτον* coni. *Be* 12. *καὶ* del. *Di* *νικόκρατον* O *καὶ* del. *Di* *ἀγνησίλοχον* O *καὶ* ante *Τήλ.* add. *Ur* (non O) 13. *τούτων* vel *τούτοις* coni. *Ur* *προσετέθησαν* O 16. *Κρηταιεῖς Sch*, *κρῆτας εἰς* O, *Κρῆτας Ur* 21. O fol. 212v *Ur* 152 *μόρκην* U, *μόρην* O, corr. *Ur* (conf. p. 1190, 7) *τῶν Sch*, *τὴν* O, *καὶ τῶν Ur* 24. *ἡ* ante *ἐκκλησία* add. *Ur* 25. *δήνωνα* O, *Δίνωνα Ur* II 79, corr. *Ca* 913 *τολμόντων* O 26. *θεαί*δη*τον* O[1]

καὶ γὰρ ἡ τῶν λέμβων παρουσία καὶ τὸ πλῆθος τῶν ἀπο- 3
λωλότων ἱππέων καὶ ἡ τοῦ Γενθίου μετάθεσις συνέτριβεν
αὐτούς. διὸ καὶ τὸ πέρας τῆς ἐκκλησίας ἀκόλουθον ἐγε- 4
νήθη τοῖς προειρημένοις· ἔδοξε γὰρ τοῖς Ῥοδίοις ἀπο- 5
κριθῆναι φιλανθρώπως ἀμφοτέροις τοῖς βασιλεῦσι, καὶ
διασαφεῖν ὅτι δέδοκται διαλύειν αὐτοῖς τὸν πόλεμον καὶ
παρακαλεῖν κἀκείνους εὐδιαλύτους ὑπάρχειν. ἐδέξαντο δὲ 6
καὶ τοὺς πρεσβευτὰς ἐπὶ τὴν κοινὴν ἑστίαν τοὺς παρὰ
τοῦ Γενθίου μετὰ πολλῆς φιλανθρωπίας.

* * πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέμου· τούτου 12
1040 δ' αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται διὰ πλειόνων. ὅταν (6a) 2
γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόντες ὑποθέσεις βούλωνται
μὴ τοῖς πράγμασιν ἀλλὰ τῷ πλήθει τῶν βύβλων ἱστοριο-
γράφοι νομίζεσθαι καὶ τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν,
ἀναγκαῖόν ἐστι τὰ μὲν μικρὰ μεγάλα ποιεῖν, τὰ δὲ βραχέως 3
εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέρ-
γῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας
διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε
πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ δὲ μικρῷ πλείους, ἱππεῖς δὲ
τούτων ἐλάττους. πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας 4
καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφ'
ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν τῶν πραγμάτων. περὶ 5
δὲ τοὺς τὰ καθολικὰ γράφοντας ἐναντίος ἐστὶν ὁ τρόπος·
διόπερ οὐ χρὴ καταγινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς 6
πράξεις, ὅταν τὰ παρ' ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ
διασκευῆς ἡμεῖς ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως
ἐξαγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον
ἑκάστοις ἀποδίδομεν. ἐκεῖνοι μὲν γὰρ ὅταν ἐν τῇ συμ- 7
πάσῃ πραγματείᾳ λόγου χάριν Φανοτείας καὶ Κορωνείας

---

4. *τοῖς ἰδίοις* U 10. M ineunte folio (conf. adnot. ad p. 1196, 2), *Ma* 431 *Hey* 75, 1 13. *βί | βλων* legerunt *Ma* et *Hey* 16. *κατασκευάζειν* legerat *Ma* 17. *κατασπουδάζειν* Orellius ind. lect. acad. Turic. a. 1834 p. 7. 19. *δὲ* ante *μικρῷ* add. Geelius 20. *μὲν γὰρ*] *γε μὴν Hu* 22. *περὶ Hu*, *πρ . .* M, *πρὸς Ma* 23. *τὰ καθολικὰ Hey*, *τα . . . . ικα* aegre in codice vidit idem, *τὰ καθ' ἡμᾶς Hu*
24. *ἡμῶν ὡς* Geelius 26. *ἡμεῖς* legit *Ma*, "nonnunquam videre mihi visus sum *μακρᾶς*" *Hey* 29. *φανοτίας καὶ κιρωνίας* M, corr. Geelius

*καὶ Ἀλε ... οὗ πολιορκίαν γράφωσιν, ἀναγκάζονται πάσας
τὰς τῆς πολιορκίας ἐπινοίας καὶ τόλμας καὶ διαθέσεις
8 ἐκτίθεσθαι. πρὸς δὲ τούτοις Τάραντος κατάληψιν, Κο-
ρίνθου [πολιορκίαν], Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι
Καρχηδόνος πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρ'
αὑτῶν, ἀλλ' οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψιλῶς περὶ τῶν
τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν λόγον.
9 ἡ δ' αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω καὶ δημηγο-
ριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν ἄλλων μερῶν
10 τῆς ἱστορίας· ἐν οἷς ἅπασι πολλῆς ἂν δικαίως τυγχάνοι-
μεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ τῶν λέγεσθαι μελλόν-
των, εἰ μὴ ...... φανείημεν ἢ λήμμασι χρώμενοι τοῖς
αὐτοῖς ἢ χειρισμῷ πραγμάτων ἢ τοῖς τῆς λέξεως σχήμασι·
11 πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν ἐν ὀνομασίαις
ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι· τὸ γὰρ μέγεθος τῆς* 1041
*πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραι-
12 τεῖσθαι· πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ κέρδους τινὸς
ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες· τοῦτο γὰρ οὐ παραι-
τούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ
περὶ τούτου τοῦ μέρους διεστάλμεθα.*

13 * *Ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Γένθιόν φησι* 1038
(5) *τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ
ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε ἀεὶ καὶ μεθ'
2 ἡμέραν μεθύοντα· ἀποκτείναντα δὲ καὶ Πλάτορα τὸν
ἀδελφόν, γαμεῖν μέλλοντα τὴν Μονουνίου θυγατέρα, αὐτὸν
γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις.*

1. *αλε .. ου*] litteram secundam ac tertiam et exitum nominis explorata se habere adnotat *Hey*, *Ἀλιάρτου* coni. Luchtius 3. *περὶ* ante *Τάραντος* add. Spengelius apud *Hu* quaest. II 19 4. *πολιορκίαν* del. *Di* (corruptum esse videtur ex oppidi alicuius nomine) 5. *διακριβοῦν* Geelius, *διατραγῳδεῖν* coni. *Be* 6. post *αὑτῶν* lacunam indicavit Geelius; certe quidem sententia et hic et initio corrupta est, nec minus ea quae postea leguntur epitomatoris culpa depravata sunt 12. *εἰ μὴ* coni. *Hey*, *καὶ τῶν Ma*, litterae evanidae in codice et hic et statim proximo loco, ubi *ἐπίπαν* legit *Ma* 14. *ἐν* add. Luchtius 17. *ἢ κέρδους Hu* auctore *Hey* (qui 28, 7, 7 conferri iubet), *καὶ* extremo versu legerunt *Ma* et *Hey* 21. Athen. 10 p. 440a *ὁ αὐτὸς*] Polybius *Γένθιον Ca* pro *τενθίωνα* 24. *Platorem* Liv. 44, 30, 3 (conf. Drakenborch. ad h. l.), *Πλεύρατον* Athenaeus 25. *μενουνίου* codices Athenaei, *honuni* codex Livii, corr. E. Froelich in Khevenhülleri regum vet. numism. anecd. Viennae 1752 p. 46 s.

* Πρῶτος δὲ τῶν παρόντων ὁ Νασικᾶς ἐπικαλού- 14
μενος Σκιπίων, γαμβρὸς Ἀφρικανοῦ Σκιπίωνος, ὕστερον (6)
δὲ μέγιστον ἐν τῇ συγκλήτῳ δυνηθείς, ὑπεδέξατο τῆς κυ-
κλώσεως ἡγεμὼν γενέσθαι. δεύτερος δὲ Φάβιος Μάξιμος 2
ὁ πρεσβύτατος τῶν Αἰμιλίου παίδων, ἔτι μειράκιον ὤν,
ἀνέστη προθυμούμενος. ἡσθεὶς οὖν ὁ Αἰμίλιος δίδωσιν 3
αὐτοῖς οὐχ ὅσους Πολύβιος εἴρηκεν, ἀλλ' ὅσους αὐτὸς ὁ
Νασικᾶς λαβεῖν φησι, γεγραφὼς περὶ τῶν πράξεων τού-
των ἐπιστόλιον πρός τινα τῶν βασιλέων.

* Τῇ δυνάμει τῆς πάρμης καὶ τῶν Λιγυστικῶν θυρεῶν 4
ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι.

* Τῷ δὲ Περσεῖ τὸν Αἰμίλιον ἀτρεμοῦντα κατὰ χώραν 15
1039 ὁρῶντι, καὶ μὴ λογιζομένῳ τὸ γινόμενον, ἀποδρὰς ἐκ τῆς (6)
ὁδοῦ Κρὴς αὐτόμολος ἧκε μηνύων τὴν περίοδον τῶν Ῥω-
μαίων. ὁ δὲ συνταραχθεὶς τὸ μὲν στρατόπεδον οὐκ ἐκί- 2
νησε, μυρίους δὲ μισθοφόρους ξένους καὶ δισχιλίους Μακε-
δόνας Μίλωνι παραδοὺς ἐξαπέστειλε, παρακελευσάμενος
ταχῦναι καὶ καταλαβεῖν τὰς ὑπερβολάς. τούτοις ὁ μὲν 3
Πολύβιός φησιν ἔτι κοιμωμένοις ἐπιπεσεῖν τοὺς Ῥωμαίους,
ὁ δὲ Νασικᾶς ὀξὺν ἀγῶνα περὶ τοῖς ἄκροις γενέσθαι καὶ
κίνδυνον.

* Ὅτι τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περσέως τοῦ 16
Μακεδόνος ἐκράτησεν ἡ φήμη παρὰ τοῖς πολλοῖς ὅτι βα- (6)
σιλέως ἔκλειψιν σημαίνει. καὶ τοῦτο τοὺς μὲν Ῥωμαίους 2
εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ Μακεδόνας ἐταπείνωσε
ταῖς ψυχαῖς. οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον ὅτι 3
πολλὰ κενὰ τοῦ πολέμου.

* Λεύκιος δὲ ὁ ὕπατος οὐχ ἑωρακὼς φάλαγγα τὸ 17
(6)

1—12. hae reliquiae respondent Livii libri 44 capiti 35; praeterea ex iis quae initio eius capitis (§ 2 et 3) Livius e Polybio desumpsit servatum esse fragmentum apud Suidam v. *στειλάμενοι* suspicatur Mauritius Müller Fleckeiseni annal. a. 1870 p. 245 1. Plut. Aemil. Paul. 15; conf. Liv. 44, 35, 14 10. Suid. v. *πάρμη*; conf. Liv. 44, 35, 19 *Λιγυστικῶν* Lipsius de milit. Rom. lib. III dial. II extr. pro *λιβυστικῶν* 12. Plut. ibid. 16 22. Suid. v. *πολλὰ κενὰ τοῦ πολέμου*; conf. Liv. 44, 37, 9 *ἐκλιπούσης* Suidae editio princeps 23. *βασιλείας* Kusterus 28. Suid. v. *φάλαγξ* et partim v. *ἀνθομολογησόμεθα*; conf. Weissenborn. ad Liv. 44, 41, 1

παράπαν, ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως, πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς, καίτοι γε πολλοὺς οὐ μόνον θεασάμενος ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἴ καί τις ἄλλος.

(12) 2 * *Ὅτι πολλὰ τῶν ἐπινοημάτων κατὰ μὲν τὸν λόγον φαίνεται πιθανὰ καὶ δυνατά, παραγενόμενα δὲ εἰς τὴν χρείαν, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων εἰς τὸ πῦρ,' οὐκέτι ποιεῖ τὸ ἀκολουθοῦν ταῖς πρώταις ἐπινοίαις.* 1048

(6) 3 * *Ὁ δὲ Περσεὺς μίαν ἔχων πρόληψιν, ἢ νικᾶν ἢ θνήσκειν, τότε οὐχ ὑπέμεινε τῇ ψυχῇ ἀλλ' ἀπεδειλία, καθάπερ οἱ πρόοπται τῶν ἱππέων.* 1039

4 * *Ὁ δὲ Περσεὺς προσαγόμενος τὸν χρόνον καὶ τὸν πόνον ἐξελύετο τῇ ψυχῇ, καθάπερ οἱ καχεκτοῦντες τῶν ἀθλητῶν· ὅτε γὰρ τὸ δεινὸν ἐγγίζοι καὶ δέοι κρίνεσθαι περὶ τῶν ὅλων, οὐχ ὑπέμενε τῇ ψυχῇ.*

5 * *Ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο, σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ, μηδ' εὐχὰς ἀθεμίτους ἐπιτελοῦντι.*

18 * *Ὁ δὲ νέος ὢν κομιδῇ καὶ πρωτόπειρος τῶν κατὰ πόλεμον ἔργων, καὶ νεωστὶ γενόμενος τῆς ἐπὶ πλεῖον προαγωγῆς, φιλόνεικος καὶ φιλότιμος καὶ φιλόπρωτος ἦν.* 1186

19 (7) * *Ὅτι κατὰ τὸν καιρόν, ἐν ᾧ Περσεὺς ἡττηθεὶς ἀπεδίδρασκεν, ἔδοξε τῇ συγκλήτῳ τοὺς παρὰ τῶν Ῥοδίων πρεσβευτὰς παραγεγονότας ὑπὲρ τοῦ διαλύειν τὸν πρὸς* 1042

---

2. *μετὰ ταῦτα* et 3. *καὶ δεινότερον* om. Suid. v. *φάλαγξ* 3. 4. *Μακεδόνων φάλαγγος* id. ibid. 4. *τεθεασάμενος* Suidae v. *φάλ.* codex A, *τεθεαμένος* reliqui ibid., corr. Bernhardyus 6. M *Ma* 433 *Hey* 76, 2; conf. Liv. 44, 41, 4, Ernestum Schulze de excerpt. Constantin. p. 10—13 (qui Polyaenum 4, 21 Polybio auctore usum esse demonstrat), Weissenborn. ad Livii l. c. 10—20. conf. Liv. 44, 42, 1 s. 10. Suid. v. *ἀπεδειλία* *πρόληψιν] πρὸ τοῦ διάληψιν* coni. *Be* 13. Suid. v. *καχεξία* 15. *ἐγγίζοι* Suidae cod. V, *ἐγγίζει* ABE 16. *ὑπέμενε Be* pro *ὑπέμεινε* 17. Plut. Aemil. Paul. 19 21. Suid. v. *πρωτόπειρος*; coll. Diodoro 30, 30 et Livio 44, 44, 3 fragmentum huc retulit Nissenus 267 23. *φιλόνικος Di* IV 171 *φιλοπρώτειος Hu*

24. O fol. 213r *Ur* 153 *ἀνεδίδρασκεν* OU, corr. Ernestus in lexico (sine dubio verbo *ἀποδιδράσκειν* Polybius usus est; at ipsam verborum compositionem, quae initio fragmenti legitur, epitomator finxit)

Περσέα πόλεμον προσκαλέσασθαι, τῆς τύχης ὥσπερ ἐπί- 2
τηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν τὴν τῶν Ῥοδίων ἄγνοιαν,
εἰ χρὴ Ῥοδίων λέγειν, ἀλλὰ μὴ τῶν ἐπιπολασάντων ἀν-
θρώπων τότε κατὰ τὴν Ῥόδον. οἱ δὲ περὶ τὸν Ἀγέπολιν 3
εἰσπορευθέντες ἐλθεῖν μὲν ἔφασαν διαλύσοντες τὸν πόλε-
1043 *μον· τὸν γὰρ δῆμον τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου*
καὶ πλείω χρόνον, θεωροῦντα διότι πᾶσι μὲν τοῖς Ἕλλη-
σιν ἀλυσιτελὴς καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος
τῶν δαπανημάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην· νῦν 4
δὲ λελυμένου τοῦ πολέμου κατὰ τὴν τῶν Ῥοδίων βούλησιν
συγχαίρειν αὐτοῖς. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ἀγέπολιν
εἰπόντες βραχέως ἐπανῆλθον. ἡ δὲ σύγκλητος χρωμένη 5
τῷ καιρῷ, καὶ βουλομένη παραδειγματίσαι τοὺς Ῥοδίους,
ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα ταῦτα, διότι τὴν 6
πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων ἕνεκεν ὑπολαμβάνου-
σιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθ' ἑαυτῶν, ἀλλὰ Περσέως.
εἰ μὲν γὰρ τῶν Ἑλλήνων χάριν ἐπρέσβευον, ἐκεῖνον οἰ- 7
κειότερον εἶναι τὸν καιρόν, ὅτε Περσεὺς τὴν τῶν Ἑλλήνων
χώραν ἐπόρθει καὶ τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν
*Θετταλίᾳ σχεδὸν ἐπὶ δύ' ἐνιαυτοὺς * * * τὸ δὲ παρέντας 8*
ἐκεῖνον τὸν καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν
τὸν πόλεμον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατο-
πέδων εἰς Μακεδονίαν συγκεκλεισμένος ὁ Περσεὺς ὀλίγας
παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας, προφανὲς εἶναι 9
τοῖς ὀρθῶς σκοπουμένοις διότι τὰς πρεσβείας ἐξέπεμψαν
οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλ' ἐξελέσθαι τὸν
Περσέα καὶ σῶσαι, καθ' ὅσον εἰσὶ δυνατοί. δι' ἃς αἰτίας 10
οὔτ' εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς ἀποκρίνεσθαι
κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν. ταῦτα μὲν ἡ σύγκλητος 11
ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων πρεσβευταῖς.

---

3. *ἐπιπλασάντων* OU, corr. *Ur* 7. *χρόνων* O *Ἕλλησιν Ur* coll. Livio 45, 3, 5 pro *ἄλλοις* 10. *Ῥωμαίων Rei* 701 11. *οὖν* vulgo omissum invito O 13. *Ῥοδίους Ur* pro *ῥωμαίους* 18. *ὁ* ante *Περσεὺς* add. *Ur* 18—20. *cum Perseus in Thessaliam exercitu inducto per biennium Graecas urbes alias obsideret, alias denuntiatione armorum terreret* Liv. 45, 3, 7 20. *ἐπὶ β̄* OU

20 (6b) * Ὁ δὲ μεταλαβὼν τὴν Ῥωμαϊκὴν διάλεκτον παρε- 1041
κάλει τοὺς ἐν τῷ συνεδρίῳ βλέποντας εἰς τὰ παρόντα,
δεικνὺς ὑπὸ τὴν ὄψιν τὸν Περσέα, μήτε μεγαλαυχεῖν ἐπὶ
τοῖς κατορθώμασι παρὰ τὸ δέον μήτε βουλεύεσθαι μηδὲν
ὑπερήφανον μηδ᾽ ἀνήκεστον περὶ μηδενός, μήτε καθόλου
2 πιστεύειν μηδέποτε ταῖς παρούσαις τύχαις· ἀλλ᾽ ὅτε μά-
λιστά τις κατορθοίη κατὰ τὸν ἴδιον βίον καὶ κατὰ τὰς
κοινὰς πράξεις, τότε μάλιστα παρεκάλει τῆς ἐναντίας τύχης
3 ἔννοιαν λαμβάνειν. καὶ γὰρ οὕτω μόλις ἂν ἐν ταῖς εὐκαι-
4 ρίαις ἄνθρωπον μέτριον ὄντα φανῆναι. τούτῳ γὰρ διαφέ-
ρειν ἔφη τοὺς ἀνοήτους τῶν νοῦν ἐχόντων, διότι συμβαίνει
τοὺς μὲν ἐν ταῖς ἰδίαις ἀτυχίαις παιδεύεσθαι, τοὺς δὲ ἐν
ταῖς τῶν πέλας.

21 (6c) * Ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημη-
2 τρίου τοῦ Φαληρέως φωνῆς. ἐκεῖνος γὰρ ἐν τῷ περὶ τῆς
τύχης ὑπομνήματι βουλόμενος ἐναργῶς ὑποδεικνύναι τοῖς
ἀνθρώποις τὸ ταύτης εὐμετάβολον, ἐπιστὰς ἐπὶ τοὺς κατ᾽
Ἀλέξανδρον καιρούς, ὅτε κατέλυσε τὴν Περσῶν ἀρχήν, λέ-
3 γει ταῦτα· "εἰ γὰρ λάβοιτε μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς
πολλὰς ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν,
4 γνοίητ᾽ ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα. πεντηκο-
στὸν γὰρ ἔτος οἴεσθ᾽ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περ-
σῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν
αὐτοῖς προύλεγε τὸ μέλλον, πιστεῦσαί ποτ᾽ ἂν ὡς εἰς τοῦ-
τον τὸν καιρὸν Περσῶν μὲν οὐδ᾽ ὄνομα λειφθήσεται τὸ
παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον,

1201, 30. 1202, 1. inter cap. 19 et 20 coll. Livio 45, 7, 4 Suidae fragmentum v. ῥαβδοῦχοι interserendum esse suspicatur Mauritius Müller progr. Stendal. 1866 p. 22 1. M *Ma* 433 *Hey* 76, 5 8. παρακαλεῖ M, corr. *Ma* 14. M *Ma* 434 *Hey* 76, 16 19. λάβοιτε Spengelius act. societ. Graec. I 32, λάβοι τις M, λάβοις πρὸ τῆς ἐννοίας Diodor. 31, 17, λάβοιτε πρὸ ὀφθαλμῶν *Hu* 20. ταυτὶ τὰ Geelius e Diodoro, ταύτῃ M 21. γνοίη τ᾽ ἂν legerunt *Ma* et *Hey*, corr. Spengelius l. c., γνοίης ἂν Diodor. σφαλερὸν *Na* 244 21. 22. πεντηκοστῷ γὰρ ἔτει πρότερον Diodor. 22. 23. βασιλέας — βασιλέας M, corr. Geelius e Diodoro τῶν — τῶν M et Diodorus, τὸν — τὸν *Di* (conf. hunc praef. vol. I p. 49; at recte postea in editione Diodori servatum est τῶν) 25. μὲν et 26. σχεδὸν add. Geelius e Diodoro

*Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδ' ὄνομα
πρότερον ἦν. ἀλλ' ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος 5
τύχη, καὶ πάντα παρὰ λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα
καὶ τὴν αὐτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικνυμένη,
1042 καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δείκνυσι πᾶσιν ἀνθρώποις, Μα- 6
κεδόνας εἰς τὴν Περσῶν εὐδαιμονίαν εἰσοικίσασα, διότι
καὶ τούτοις ταῦτα τἀγαθὰ κέχρηκεν, ἕως ἂν ἄλλο τι βου-
λεύσηται περὶ αὐτῶν." ὃ νῦν γέγονε κατὰ Περσέα. ταῦτα 7
μὲν καὶ Δημήτριος ὡσανεὶ θείῳ τινὶ στόματι περὶ τοῦ
μέλλοντος ἀποπεφοίβακεν. ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπι- 8
στὰς τοῖς καιροῖς καθ' οὓς συνέβη καταλυθῆναι τὴν Μα-
κεδόνων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν
ἅτε γεγονὼς αὐτόπτης τῆς πράξεως, ἀλλ' αὐτός τε τὸν
πρέποντα λόγον ἐπιφθέγξασθαι καὶ Δημητρίου μνησθῆναι·
δοκεῖ γάρ μοι θειοτέραν ἢ κατ' ἄνθρωπον τὴν ἀπόφασιν 9
ποιήσασθαι· σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον
ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων.*

RES PERGAMI.

* *Ὅτι Εὐμένης ὁ βασιλεὺς τῆς Περσέως καὶ Ῥω- 22 (6d)
μαίων μάχης συντετελεσμένης εἰς παράλογον ἐπέπεσε διά-
θεσιν, ὡς οἱ πολλοί φασιν, ὡς δὲ τὰ ἀνθρώπεια πράγ-
ματα φύσιν ἔχει γενέσθαι κατὰ τὸ πλεῖστον, εἴς τι τῶν
εἰωθότων συμβαίνειν· ἱκανὴ γὰρ ἡ τύχη τοῖς παρὰ λόγον 2
τὰ κατὰ λόγον ἐπιτρῖψαι, κἂν τινι συνεργήσῃ καὶ προσθῆ-
ται τὴν αὑτῆς ῥοπήν, αὖθις οἷον ἐκ μεταμελείας ἀντισηκ-
κοῦν καὶ λυμαίνεσθαι τὰ κατορθώματα παρὰ πόδας. ὃ 3
καὶ τότε περὶ τὸν Εὐμένη γενέσθαι συνέπεσε· δοξάσας 4*

---

1. *καὶ* add. Geelius e Diodoro *κρατοῦσιν* M, corr. *Ma* e Diodoro 1. 2. *ὧν οὐδ' ὄνομα ἦν γνώριμον* Diodor. 2. *ἀλλ' ὅμως Be* e Diodoro, *ἀλλά | πως* M 3. *τὸν* ante *λογισμὸν* add. Geelius e Diodoro 7. *ἂν* add. idem e Diodoro 10. *ὑποπεφοίβακεν* legit *Hey* (*πεφοίβακεν Ma*), corr. *Hey* e Diodoro 18. Diodor. 31, 19 ed. Bekk., Nissen. 338 19. M *Ma* 435 *Hey* 77, 9 23. *ἀγαθὴ γὰρ* Diodor. 24. *ἐπιτρέψαι* M, *ἀναστρέψαι* Diodor., corr. Luchtius 24. 25. *προσ | θῆ τε τὴν* M, *πρόσθηται* Boissonadius anecd. Graec. II 411 27. *δόξας* M, *δόξαν* Spengelius act. societ. Graec. I 33, corr. *Hu*

γὰρ μάλιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπιφέρειν ῥαστώνην τὸν ἑξῆς χρόνον ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως ἐπαναστάντων τοῖς καιροῖς.

RES RHODIORUM.

BELLUM ANTIOCHI CUM PTOLEMAEIS PHILOMETORE ET PHYSCONE.

23 * *Ὅτι κατὰ τὴν Πελόποννησον ἔτι κατὰ χειμῶνα*
(8) *πρεσβείας παραγενομένης παρὰ τῶν βασιλέων ἀμφοτέρων,* 1044
Πτολεμαίου καὶ Πτολεμαίου, περὶ βοηθείας, ἐγενήθη δια-
2 *βούλια καὶ πλείω, πολλὴν ἔχοντα φιλοτιμίαν. τοῖς μὲν*
γὰρ περὶ τὸν Καλλικράτην καὶ Διοφάνην καὶ σὺν τούτοις
3 *Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι βοήθειαν, τοῖς δὲ περὶ*
τὸν Ἄρχωνα καὶ Λυκόρταν καὶ Πολύβιον ἤρεσκε τὸ διδόναι
4 *τοῖς βασιλεῦσι κατὰ τὴν ὑπάρχουσαν συμμαχίαν. ἤδη γὰρ*
συνέβαινε τότε τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τῶν ὄχλων
ἀναδεδεῖχθαι βασιλέα διὰ τὴν περίστασιν, τὸν δὲ πρεσβύ-
τερον ἐκ τῆς Μέμφεως καταπεπορεῦσθαι καὶ συμβασιλεύειν
5 *τἀδελφῷ. καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξαπέ-*
στειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον πρὸς τοὺς
Ἀχαιούς, αἰτοῦντες πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ διακο-
σίους, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας Λυκόρταν, τῶν δ'
6 *ἱππέων Πολύβιον. πρὸς δὲ Θεοδωρίδαν τὸν Σικυώνιον*
διεπέμψαντο παρακαλοῦντες αὐτὸν συστήσασθαι ξενολό-
7 *γιον χιλίων ἀνδρῶν. συνέβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν*
ἐπὶ πλεῖον σύστασιν ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας

---

2. *ἑξῆς Ma*, *ἕξαρ | χῆς* M 5. *ἐπαναστάτων* M, corr. *Hey* 7. Liv. 45, 10, Nissen. 273. 338 8. Liv. 45, 11. 12, Diodor. 31, 1. 2, Nissen. l. c. 10. O fol. 214ʳ *Ur* 154 *πελοπόνησον* O 14. *καλλικράτιν* O 15. *ὑπερβάτωνον* O antiquam dittographiam *ωι* et *ον* indicans, *Ὑπερβάτονον Ur*, *Ὑπερβάτῳ Be*, corr. *Gro* 17. *γρ' βασιλεύουσι* O¹ in marg. 20. *μέμψεως* U *καταπορεύεσθαι* O 22. *τοὺς* om. *Ur* 23. *δὲ σ̄* OU 25. *θεωρίδαν* O

ἐκ τῶν πράξεων ὧν εἰρήκαμεν. τῶν δὲ πρεσβευτῶν παρα- 8
γενομένων τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ,
καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσαμένων
ὄντα μεγάλα, καὶ τὴν περίστασιν τῶν βασιλέων ὑπὸ τὴν
ὄψιν ἀγόντων, καὶ δεομένων σφίσι βοηθεῖν, τὸ μὲν πλῆ- 9
θος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινὶ πανδημεὶ δὲ
συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν (ἀμφότεροι γὰρ
εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν), οἱ δὲ περὶ τὸν 10
Καλλικράτην ἀντέλεγον, φάσκοντες δεῖν καθόλου μὲν μὴ
πραγματοκοπεῖν, ἐν δὲ τοῖς παροῦσι καιροῖς μηδ' ὅλως,
ἀλλ' ἀπερισπάστους ὑπάρχοντας Ῥωμαίοις παρέχεσθαι
χρείας· μάλιστα γὰρ ἦν τότε προσδόκιμος ὁ περὶ τῶν 11
ὅλων κίνδυνος, ἅτε τοῦ Κοΐντου τοῦ Φιλίππου τὴν παρα-
χειμασίαν ἐν τῇ Μακεδονίᾳ ποιουμένου. τῶν δὲ πολλῶν 24
εἰς ἀπορίαν ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, (9)
μεταλαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ Πο-
λύβιον ἐδίδασκον ἄλλα τε καὶ πλείω προφερόμενοι, καὶ 2
1045 διότι τῷ πρότερον ἔτει ψηφισαμένων τῶν Ἀχαιῶν πανδη-
μεὶ συστρατεύειν τοῖς Ῥωμαίοις, καὶ πεμψάντων πρεσβευ-
τὴν τὸν Πολύβιον, ὁ Κόιντος ἀποδεξάμενος τὴν προθυμίαν
ἀπείπατο μὴ χρείαν ἔχειν τῆς βοηθείας, ἐπεὶ κεκράτηκε
τῆς εἰς Μακεδονίαν εἰσβολῆς. ἐξ ὧν ἀπεδείκνυσαν σκῆψιν 3
οὖσαν τὴν Ῥωμαίων χρείαν πρὸς τὸ διαλῦσαι τὸ βοηθεῖν.
διὸ παρεκάλουν τοὺς Ἀχαιούς, ὑποδεικνύοντες τὸ μέγεθος 4
τῆς περιστάσεως ἐν ᾗ συνέβαινε τότε τὴν βασιλείαν ὑπάρ-
χειν, μὴ παριδεῖν τὸν καιρόν, ἀλλὰ μνημονεύοντας τῶν
ὁμολογιῶν καὶ τῶν εὐεργεσιῶν, μάλιστα δὲ τῶν ὅρκων,
ἐμπεδοῦν τὰς συνθήκας. τῶν δὲ πολλῶν ἐπιφερομένων 5
πάλιν βοηθεῖν, τότε μὲν οἱ περὶ τὸν Καλλικράτην ἐξέβαλον
τὸ διαβούλιον, διασείσαντες τοὺς ἄρχοντας ὡς οὐκ οὔσης
ἐξουσίας κατὰ τοὺς νόμους ἐν ἀγορᾷ βουλεύεσθαι περὶ
βοηθείας. μετὰ δέ τινα χρόνον συγκλήτου συναχθείσης 6
εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἐν ᾗ συνέβαινε μὴ μόνον

6. πανδημὶ O 7. δέοι Sch, δὲ οἱ O, δέοιτο Ur 9. δεῖν — 10. ἐν δὲ τοῖς om. O 17. πλεῖον O 18. ψηφισαμένῳ O 21. ἐπικεκράτηκε O 22. εἰς βουλῆς O 23. τὸ ante βοηθεῖν add. Ur

συμπορεύεσθαι τὴν βουλὴν ἀλλὰ πάντας τοὺς ἀπὸ τριά-
7 *κοντ᾽ ἐτῶν, καὶ λόγων γινομένων πλειόνων, καὶ μάλιστα*
τοῦ Πολυβίου διοριζομένου πρῶτον μὲν περὶ τοῦ χρείαν μὴ
ἔχειν τοὺς Ῥωμαίους τῆς βοηθείας, καὶ δοκοῦντος οὐκ εἰκῇ
ταῦτα λέγειν διὰ τὸ γεγονέναι τὴν παρελθοῦσαν θερείαν
8 *ἐν τῇ Μακεδονίᾳ παρὰ τῷ Φιλίππῳ, δεύτερον δὲ φάσκον-*
τος, ἐὰν καὶ δέωνται Ῥωμαῖοι τῆς συμμαχίας, οὐ διὰ τοὺς
διακοσίους ἱππεῖς καὶ χιλίους πεζοὺς τοὺς ἀποσταλησομέ-
νους εἰς Ἀλεξάνδρειαν ἀδυνατήσειν τοὺς Ἀχαιοὺς βοηθεῖν
Ῥωμαίοις (καλῶς γὰρ ποιοῦντας αὐτοὺς καὶ τρεῖς ἄγειν
9 *καὶ τέτταρας μυριάδας ἀνδρῶν μαχίμων), εὐδοκοῦντες τοῖς*
λεγομένοις ἔρρεπον οἱ πολλοὶ πρὸς τὸ πέμπειν τὴν συμ-
10 *μαχίαν. τῇ δὲ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τοὺς νόμους*
ἔδει τὰ ψηφίσματα προσφέρειν τοὺς βουλομένους, οἱ μὲν
περὶ τὸν Λυκόρταν προσήνεγκαν διότι δεῖ πέμπειν τὴν
βοήθειαν, οἱ δὲ περὶ τὸν Καλλικράτην διότι δεῖ πρεσβευ-
τὰς ἐξαποστέλλειν τοὺς διαλύσοντας τοὺς βασιλεῖς πρὸς
11 *τὸν Ἀντίοχον. πάλιν δὲ τῶν διαβουλίων προτεθέντων*
ἀγὼν ἐγίνετο νεανικός, πολύ γε μὴν ὑπερεῖχον οἱ περὶ
12 *τὸν Λυκόρταν. αἵ τε γὰρ βασιλεῖαι συγκρινόμεναι μεγάλην*
13 *εἶχον διαφοράν· ὑπὸ μὲν γὰρ τῆς Ἀντιόχου σπάνιον ἦν* 1046
εὑρεῖν οἰκεῖόν τι γεγονὸς καθόλου πρὸς τοὺς Ἕλληνας ἔν
γε τοῖς ἀνώτερον χρόνοις (καὶ γὰρ ἡ τοῦ τότε βασιλεύοντος
14 *μεγαλοψυχία διάδηλος ἐγένετο τοῖς Ἕλλησιν), ὑπὸ δὲ τῆς*
Πτολεμαίου τοσαῦτα καὶ τηλικαῦτα τοῖς Ἀχαιοῖς ἐγεγόνει
φιλάνθρωπα κατὰ τοὺς ἀνώτερον χρόνους ὥστ᾽ ἂν μηδένα

---

1. *συμπορεύεσθαι Ur* pro *οὐ πορεύεσθαι* 1. 2. *λ̄ τ᾽ ἐτῶν* O, *λ̄ ἐτῶν Ur* 5. *θερείαν Rei* 702 pro *νύκτα* (videtur altius vitium latere) 6. *παρὰ τῷ Φιλίππῳ Ur* pro *περὶ τοῦ φιλίππου* 7. *δέονται* OU, corr. Ernestus 8. *σ̄ ἱππεῖς* OU 10. *ῥωμαίους* OU, corr. *Sch* *καὶ τρεῖς*] *καθωπλισμένας Hu* (an forte *οἵους τ᾽ εἶναι* et tum *συνάγειν?*) *συνάγειν Rei* 703, *ἐξάγειν* Adolphus Kiessling, *zur Kritik des Dionys. von Hal.*, Basil. 1868 p. 13 11. *δ̄ μυριάδας* OU 12. *ἔρεπον* OU, corr. *Be* 14. *βουλευομένους* coni. *Ur* 19. *ὑπῆρχον* O 20. *λυκόρτα* O 22. 23. *ἔν γε Ca* 914 pro *ἔντε* 24. *δῆλος* OU, corr. *Di* praef. ad Diodor. vol. IV editum Lipsiae 1867 p. xii 26. 1207, 1. *μηδένα πλεῖον ἀξιοῦν*, scil. *εὑρεῖν γενονός, Hu*, *μηδενὶ πλεῖον ἀξίως* OU, *μηδενὶ πλεῖον* et tum *ἃ διατιθέμενος ἀξίως Ca* 914

πλεῖον ἀξιοῦν. ἃ διατιθέμενος ὁ Λυκόρτας μεγάλην 15
ἐποιεῖτο φαντασίαν, ἅτε τῆς παραθέσεως ὁλοσχερῆ τὴν
διαφορὰν ἐχούσης· καθ' ὅσον γὰρ οὐκ ἐξαριθμήσασθαι 16
ῥάδιον ἦν τὰς τῶν ἐν Ἀλεξανδρείᾳ βασιλέων εὐεργεσίας,
κατὰ τοσοῦτον ἁπλῶς οὐδὲν ἦν εὑρεῖν φιλάνθρωπον ἐκ
τῆς Ἀντιόχου βασιλείας ἀπηντημένον εἰς πραγμάτων λόγον
τοῖς Ἀχαιοῖς.

* Ὅτι ἕως μέν τινος οἱ περὶ τὸν Ἀνδρωνίδαν καὶ 25
Καλλικράτην ἐχρῶντο τοῖς ὑπὲρ τῆς διαλύσεως λόγοις, (10)
οὐδενὸς δὲ προσέχοντος αὐτοῖς ἐπεισήγαγον μηχανήν. παρ- 2
ῆν γὰρ ἐκ πορείας εἰς τὸ θέατρον γραμματοφόρος φέρων
ἐπιστολὴν παρὰ Κοΐντου Μαρκίου, δι' ἧς παρεκάλει τοὺς
Ἀχαιοὺς ἀκολουθοῦντας τῇ Ῥωμαίων προαιρέσει πειρᾶσθαι
διαλύειν τοὺς βασιλεῖς· συνέβαινε γὰρ καὶ τὴν σύγκλητον 3
ἀπεσταλκέναι πρεσβευτὰς τοὺς περὶ Νεμέσιον διαλύσοντας
τοὺς βασιλεῖς. ἦν δὲ τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ 4
περὶ τὸν Τίτον ἀδυνατήσαντες διαλύειν ἀνακεχωρήκεισαν
εἰς τὴν Ῥώμην ἄπρακτοι τελείως. ἀλλ' οἱ περὶ τὸν Πο- 5
λύβιον οὐ βουλόμενοι διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστο-
λὴν ἀντιλέγειν, ἀνεχώρησαν ἐκ τῶν πραγμάτων. καὶ τὰ
μὲν κατὰ τὴν βοήθειαν οὕτως διέπεσε τοῖς βασιλεῦσι,
τοῖς δ' Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς δια- 6
λύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης, Ἀρκεσί-
λαος Ἀρίστων Μεγαλοπολῖται. οἱ δὲ παρὰ τοῦ Πτολε- 7
μαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμμαχίας, ἀνέδωκαν
τοῖς ἄρχουσιν, ἑτοίμας ἔχοντες, ἐπιστολὰς παρὰ τῶν βα-
σιλέων, δι' ὧν ἠξίουν τοὺς Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν
καὶ Πολύβιον ἐπὶ τὸν ἐνεστῶτα πόλεμον.

1043 * Ἐπιλαθόμενος δὲ τῶν γεγραμμένων ὑπ' αὐτοῦ Ἀν- 26
τίοχος καὶ τῶν εἰρημένων ἐξήρτυε πόλεμον κατὰ Πτολε- (7a)

---

2. ἐποίει *Di* praef. vol. IV p. xII ἅτε *Ur* (fallitur *Sch* ad h. l.), ἃ O 4. τὰς] τῆς O βασιλεύων O 6. ἀπηντημένου O λόγους O 8. O fol. 217ʳ *Ur* 158 ἀνδρονΐδαν O, Ἀνδρονίδαν *Ur*, corr. *Sch* 15. post τοὺς add. δὲ O 16. δὲ *Sch* pro γὰρ 17. ἀνακεχωρήκεσαν et 18. τελέως vulgo invito O 20. καὶ τὰ] κατὰ O, qui tum κατὰ post μὲν om. 21. οὕτῳ O, οὕτω *Ur* 23. Αἰγιράτης *Ur* 24. καὶ ante Ἀρίστων add. *Ur* τῶν Πτολεμαίων coni. *Sch* 26. ἑτοίμους vulgo invito O 29. *Ma* 436 *Hey* 77, 21

μαίον, ὥστε καὶ λίαν ἀληθὲς φαίνεσθαι τὸ ῥηθὲν ὑπὸ
2 *Σιμωνίδου "χαλεπὸν ἐσθλὸν ἔμμεναι". ἔχειν μὲν γὰρ ὁρμὰς ἐπὶ τὰ καλὰ καὶ μέχρι τινὸς ἀντιποιήσασθαι τούτων εὐμαρές, ὁμαλίσαι δὲ καὶ κατὰ πᾶσαν περίστασιν ἐπίμονον γενέσθαι τῇ γνώμῃ, μηδὲν τοῦ καλοῦ καὶ τοῦ δικαίου προυργιαίτερον τιθέμενον, δυσχερές.*

27 * *Ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν τοῦ* 1047
(11) 2 *Πηλούσιον κατασχεῖν ἀφικομένου, ὁ Ποπίλιος ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατατέτακτο, προύτεινεν αὐτῷ, καὶ τοῦτ' ἐκέλευε πρῶτον ἀνα-*
3 *γνῶναι τὸν Ἀντίοχον, ὡς μὲν ἐμοὶ δοκεῖ, μὴ πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπιγνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πο-*
4 *λέμιός ἐστιν. ἐπεὶ δ' ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Ποπίλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν εἶναι*
5 *καὶ τελέως ὑπερήφανον· ἔχων γὰρ πρὸ χειρῶν ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον, ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέλευσε δοῦναι περὶ τῶν γε-*
6 *γραμμένων. ὁ δὲ βασιλεὺς ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλούμενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Ποπίλιον τότε τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες*

---

2. *ἔχει* M, corr. Geelius 7. N fol. 104r *Ur* 158 7. *Ὅτι τοῦ — 9. στρατηγός* inepte ab epitomatore composita sunt 8. *πόπλιος* N, *Ποπίλλιος Ur*, corr. *Di* 11. *κατέτακτο* NU, *κατεγέγραπτο Ur*, corr. *Hu* 12. *ἐκέλευσε* vulgo invito N 13. *μὴ* add. *Hu* (*οὐ Rei* 704); conf. Diodor. 31, 2 14. *ἀξιοῦσθαι* NU, corr. *Rei* (negationem non ante *πρότερον*, sed huc intulerunt *Ur*: *ἀπαξιούμενος*, *Ca* 916: *ἀπαξιῶν*, *Di*: *ἀπαξιώσας*) 18. *πόπλιος* N, *Ποπίλλιος Ur* *μὲν* om. Diodor. 31, 2 19. *πρὸ χειρῶν Di*, *προχείρως* NU (quod defendit Brandstäterus Fleckeiseni annal. a. 1860 p. 761 s.), *προχειρότατον* Diodor., *πρόχειρον* coni. *Sch* 23. *ἐναπορήσας* NU (conf. 12, 25c, 1), "alias usitatius est verbum *ἐπαπορεῖν*" *Rei* 704 24. *παρακελευόμενον* Henr. van Herwerden spicileg. Vatic. p. 85 e Diodoro (contra disputat Brandstäterus l. c. p. 762) *τὸν πόπλιον* N, *τὸν Ποπίλλιον Ur*, item p. 1209 vs. 5

ἠσπάζοντο φιλοφρόνως. ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ 7
αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον. διὸ καὶ δοθεισῶν 8
αὐτῷ τακτῶν ἡμερῶν οὗτος μὲν ἀπῆγε τὰς δυνάμεις εἰς
τὴν Συρίαν, βαρυνόμενος μὲν καὶ στένων, εἴκων δὲ τοῖς
καιροῖς κατὰ τὸ παρόν· οἱ δὲ περὶ τὸν Ποπίλιον κατα- 9
στησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν, καὶ παρακαλέσαν-
τες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ προστάξαντες αὐτοῖς
Πολυάρατον ἀναπέμπειν εἰς Ῥώμην, ἀνέπλευσαν ἐπὶ τῆς
Κύπρου, βουλόμενοι καὶ τὰς ἐκεῖ ὑπαρχούσας δυνάμεις
ἐκβαλεῖν ἐκ τῆς νήσου κατὰ σπουδήν. ἀφικόμενοι δέ, καὶ 10
καταλαβόντες ἡττημένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρα-
τηγοὺς καὶ καθόλου θορυβούμενα τὰ κατὰ τὴν Κύπρον,
ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας, καὶ παρή-
δρευσαν ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ Συρίας. καὶ 11
Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου
1048 βασιλείαν τούτῳ τῷ τρόπῳ διέσωσαν, τῆς τύχης οὕτως βρα- 12
βευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακε-
δόνας ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ
τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πά-
λιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν
Περσέα πράγματα· μὴ γὰρ γενομένου τούτου καὶ πιστευ- 13
θέντος οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις
Ἀντίοχος.

3. *ἀπήγετο* vulgo ante *Di* invito N 4. *Συρίαν Rei* 704 pro *ἀγρίαν μὲν* add. *Sch* 8. *πολυάρατος* N 9. *ὑπαρχούσας*] "subaudi *Ἀντιόχῳ*" *Rei* 704, paulo maiorem lacunam hiatus indicat 12. *θορυβούμενα Hu*, *φερόμενα* NU, *κακῶς φερόμενα Rei* 704 16. *οὕτῳ* N, *οὕτω Ur* 18. *πρὸς* om. U (non N) *τὰ* om. N 21. *γινομένου* NU, corr. *Rei* 704 *πιστευθέντος*] *ευ* non perspicuum in N, ac sane suspectum hoc verbum; nec modo dubium est, quid epitomator voluerit (*πιστωθέντος* an *τελεσθέντος*?), sed multo etiam incertius, quid Polybius scripserit (*μὴ γὰρ γενομένου τούτου τοῦ προτερήματος Hu*) 23. *Ἀντίοχον* vulgo invito N, qui extrema hac ecloga addit *τέλος τοῦ λ̄ου λόγου*, neque haec per errorem, nam ex libro XXX nulla in N ecloga est excerpta

RELIQUIAE LIBRI XXX.

RES ITALIAE.

1 *Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ τοῦ βα- a. u. 587
2 σιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος, ἔχων μὲν πρόφασιν,
εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ
τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγ-
χαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν τινος ἐπισημασίας διὰ τὸ
συμπεπολεμηκέναι καὶ πάντων εὐμενῶς σφίσι μετεσχηκέναι
3 τῶν κινδύνων· τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν
4 ἠναγκασμένος ἧκεν εἰς τὴν Ῥώμην. πάντων δὲ φιλοφρό-
νως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγε-
νημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρ-
χειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν,
μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν, οὐκ εἰδὼς τὴν ἀληθινὴν
5 αἰτίαν τῆς ἀποδοχῆς. διὸ καὶ παρ' ὀλίγον ἦλθε τοῦ λυ-
μήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασιλείαν.
6 τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων τῆς τοῦ βα-
σιλέως Εὐμένους εὐνοίας, καὶ πεπεισμένων αὐτὸν πλάγιον
ἐν τῷ πολέμῳ γεγονέναι, λαλοῦντα τῷ Περσεῖ καὶ τοῖς και-
7 ροῖς ἐφεδρεύοντα τοῖς κατ' αὐτῶν, ἔνιοι τῶν ἐπιφανῶν ἀν-
δρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν
τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δ' 1049
8 ἑαυτοῦ ποιεῖσθαι τοὺς λόγους· βούλεσθαι γὰρ αὐτῷ τὴν
σύγκλητον συγκατασκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ
9 τὴν ἀλλοτριότητα τὴν πρὸς τὸν ἀδελφόν. ἐφ' οἷς συνέ-
βαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατα-
νεύειν ἐν ταῖς κατ' ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος
10 αὐτὸν παρορμῶσιν. τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολόγων

1. libro XXX Polybius res annis 587 et 588 gestas comprehendit 2. Diodor. 31, 3. 4. 11. 12. 9. 5—7 ed. Bekk., Liv. 45, 19. 20. 25, Nissen. 274—76. 339 3. O fol. 217v *Ur* 160 4. ἀδελφὸς *Di* 6. ὅμως *Rei* 704 pro ὅλως ἐλθὼν *Ur* 10. οὐκ ante ἧκεν add. *Ur* 11. τε τὴν] τήν τε τὴν O στρατηγία O 15 διὸ om. O 22. 23. δὲ αὐτοῦ OU 23. βουλεύεσθαι OU, corr. *Ur* II 83 27. ἐν add. *Ca* 918

ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγκλητον ποιή-
σεσθαι τοὺς περὶ τούτων λόγους.
Τοιαύτης δ' οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, 2
ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στράτιον
τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρ' αὐτῷ πίστιν
εἶχε, τὰ μὲν ὑποδείξας, τὰ δὲ ἐντειλάμενος πᾶσαν εἰσενέγ- 2
κασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον
τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν. ὁ δὲ 3
παραγενόμενος εἰς τὴν Ῥώμην, καὶ λαβὼν εἰς τὰς χεῖρας
τὸν Ἄτταλον, πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους
(καὶ ἦν ὁ ἄνθρωπος ἔχων τι νουνεχὲς καὶ πειστικόν), μόγις 4
δὲ καθίκετο τῆς προθέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον
ἀπὸ τῆς ἀλόγου φορᾶς, θεὶς ὑπὸ τὴν ὄψιν ὅτι κατὰ μὲν
τὸ παρὸν συμβασιλεύει τἀδελφῷ, τούτῳ διαφέρων ἐκείνου,
τῷ μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασι-
λεύς, τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν,
εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος 5
τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης τῆς ἐλπίδος ὑπαρχούσης ἅτε
τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν ἀσθένειαν αἰεὶ προσ-
δοκῶντος τὴν ἐκ τοῦ βίου μετάστασιν, διὰ δὲ τὴν ἀπαι-
δίαν οὐδ' εἰ βουληθείη δυναμένου τὴν ἀρχὴν ἄλλῳ κατα-
λιπεῖν· οὐδέπω γὰρ ἀναδεδειγμένος ἐτύγχανε κατὰ φύσιν 6
υἱὸς ὢν αὐτῷ ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν. τὸ 7
δὲ συνέχον θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας
καιρούς. μεγάλην γὰρ δεῖν ἔχειν πᾶσι τοῖς θεοῖς χάριν, 8
εἰ συμπνεύσαντες καὶ μιᾷ γνώμῃ χρώμενοι δύναιντο τὸν
ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων
1050 ἐφεστῶτα κίνδυνον. εἰ δὲ νῦν εἰς στάσιν καὶ διαφορὰν 9

---

1. *καὶ* del. *Ca* 918 4. *Στρατίον Di* 5. *αὐτῶν* O 6. *ὑπενέγκασθαι Ur* 7. *κατακολουθεῖσαν* et *αι* super *σαν* O' 8. *αὐτόν* O
10. *διέθεντο* O *μόλις Di* 11. *πιστικόν* O 12. *καθήκετο* O 13. *φρουρᾶς* O 14. *συμβουλεύειν* O, *συμβουλεύει* U, corr. *Ur* *ἐκεῖνα* OU, corr. idem 15. *διαδήματι* O 16. *ἔχειν* OU, *ἔχει Rei* 705, corr. *Be* 18. *τῆς* ante *ἐλπ.* add. *Rei* 705 19. *ᾀεὶ* O, *ἀεὶ* vulgo 22. *ἀναδεδειγμένος in lucem editus* interpretatur *Sch*, *necdum agnoverat eum* Liv. 45, 19, 11 23. hiatus orationem ab epitomatore contractam prodit 25. *δεῖν ἔχειν*] *εἶναι* OU, *εἰδέναι* coni. *Ur*, *ἔχειν Sch*, *δεῖν εἰδέναι Gro* not. in Polyb. p. 449 s. 25. 26. *χάριν εἰσεμπνεύσαντες* O . 28. *εἰ*] *εἰς* O

ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι διότι καταστρέψει
τὴν βασιλείαν, καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης
ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον ἐλπίδος, στερήσει δὲ καὶ
τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ τῆς ἐν αὐτῇ δυναστείας.
10 ταῦτα δὲ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ
Στράτιος ἔπεισε τὸν Ἄτταλον μένειν ἐπὶ τῶν ὑποκειμένων.

3 Διόπερ εἰσελθὼν εἰς τὴν σύγκλητον ὁ προειρημένος
συνεχάρη μὲν ἐπὶ τοῖς γεγονόσιν, καὶ περὶ τῆς καθ᾽ αὑτὸν
εὐνοίας καὶ προθυμίας, ἣν παρέσχετο κατὰ τὸν πρὸς Περ-
2 σέα πόλεμον, ἀπελογίσατο· παραπλησίως δὲ καὶ περὶ τοῦ
πέμψαι πρεσβευτὰς τοὺς παρακαθέξοντας τὴν τῶν Γαλα-
τῶν ἀπόνοιαν καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς αὐτοὺς ἀποκατα-
3 στήσοντας διάθεσιν παρεκάλεσε διὰ πλειόνων. ἐποιήσατο
δὲ λόγους καὶ περὶ τῆς Αἰνίων καὶ τῆς Μαρωνιτῶν πό-
4 λεως, ἀξιῶν αὑτῷ δοθῆναι ταύτας ἐν δωρεᾷ. τὸν δὲ κατὰ
τοῦ βασιλέως λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς
5 εἰς τέλος παρεσιώπησεν. ἡ δὲ σύγκλητος ὑπολαμβάνουσα
πάλιν αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι, τούς τε
πρεσβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις
δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς, ἐπηγγείλατο δὲ καὶ
6 τὰς προειρημένας πόλεις δώσειν. ἐπεὶ δὲ παραυτὰ τυχὼν
τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης, οὐδὲν ποιήσας
τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν ἐλπίδων ἡ σύγ-
7 κλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν, ἔτι δὲ κατὰ τὴν Ἰτα-
λίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρώνειαν
ἠλευθέρωσεν, ἀθετήσασα τὴν ἐπαγγελίαν, τοὺς δὲ περὶ
τὸν Πόπλιον Λικίνιον ἔπεμψε πρεσβευτὰς πρὸς τοὺς
8 Γαλάτας. οἷς ποίας μὲν ἔδωκεν ἐντολάς, εἰπεῖν οὐ ῥᾴδιον,
στοχάζεσθαι δὲ ἐκ τῶν μετὰ ταῦτα συμβάντων οὐ δυσχερές.
9 τοῦτο δ᾽ ἔσται δῆλον ἐκ τῶν πράξεων αὐτῶν.

---

4. αὐτῷ O 5. 6. ὁ στρατηγὸς O 10. κατὰ τὸν πρὸς O, κατὰ τὸν U, εἰς τὸν κατὰ τὸν *Ur* 11. ἀπελογήσατο OU, corr. *Ca* 919 13. ἀποκατασταθήσοντας *Ur* 15. αἰνιῶν O 19. εἰσπορεύεσθαι O 22. ἐπειδὴ δὲ *Ur* 22. 23. παραυτὰ τυχὼν τῶν *Rei* 705 pro παρὰ τῶν τυχόντων 23. φιλανθρώπων coni. *Sch* pro φιλανθρωπιῶν 26. αἶνον O, Αἴνων *Ur*, corr. *Ca* 920 μαρωνίαν OU, corr. *Sch* 28. πρεσβευτὴν O

Ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ 4
περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ
Ἀστυμήδην. οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν ἣν 2
1051 οἱ περὶ τὸν Ἀγέπολιν ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν,
καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὐτοὺς ὀργὴν καὶ τὴν
ἀνάτασιν τῆς συγκλήτου, παραυτίκα τὰς προειρημένας πρε-
σβείας ἐξέπεμψαν. οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλό- 3
φρονα κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατ᾿
ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀνθρώπων
τὴν πρὸς αὐτούς, εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ δυσχρηστίαν
ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις ἀναβὰς ἐπὶ τοὺς 4
ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ τὸν κατὰ Ῥοδίων πό-
λεμον, τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ 5
τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθε-
σιν ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια, καὶ κατὰ τὰς ἐντεύξεις
μηκέτι παρακαλεῖν μηδ᾿ ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖ-
σθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ
αὐτῶν, μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντω- 6
νίου τοῦ δημάρχου, καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα
πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποι-
εῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, μετὰ δὲ τοῦτον
Ἀστυμήδης, ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξη- 7
χήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, δι᾿ ὧν τοῦ μὲν ὁλο-
σχεροῦς φόβου τοῦ κατὰ τὸν πόλεμον ἐδόκουν παραλελύσθαι,
περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς ἡ σύγκλητος 8
πικρῶς καὶ βαρέως ὠνείδισεν. ἦν δ᾿ ὁ νοῦς τῆς ἀποκρί- 9
σεως τοιοῦτος, ὅτι εἰ μὴ δι᾿ ὀλίγους ἀνθρώπους τοὺς αὐ-
τῶν φίλους, καὶ μάλιστα δι᾿ αὐτούς, ᾔδεισαν καλῶς καὶ
δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι. ὁ δ᾿ Ἀστυμήδης 10
αὐτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ

---

2. *Φιλόφρονα Ur*, *φιλοκράτην* (repetitum ex initio huius versus) O 6. *ἀνάστασιν* OU, corr. *Ca* 920 8. *κοινῇ, αἱ κατ᾿* O 10. *τὴν*] *τῆς* O 13. *τότε δὲ* vulgo invito O 15. *λαβεῖν Ur* pro *βαλεῖν* *ἐντεύξεις* e Diodoro 31, 7 Wesselingius vol. II p. 624 pro *παρακλησεις* 18. *μετὰ Sch* pro *κατὰ* *εἰσαγαγόντων* O 21. *πρῶτος* Diodor. apud Phot. bibl. p. 381b ed. Bekk. 22. *ὅτι* O *τὸν κύκνιον* O *ἐξάσαντες Di* 28. *δι᾿ Ur* pro *δὴ*

μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς ἐκεῖ μένουσι τῶν
11 *Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ*
ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, ἣ τοῖς πλεί-
στοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας ἄτοπος ἐφαίνετο
12 *καὶ τελέως ἀπίθανος. συνεστήσατο γὰρ τὴν δικαιολογίαν*
οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ 1052
13 *τῆς τῶν ἄλλων κατηγορίας. τὰ μὲν γὰρ εὐεργετήματα καὶ*
συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων
ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων
14 *ηὔξανε πολλαπλασιάζων καθ' ὅσον οἷός τ' ἦν· τὰ δ' ἁμαρ-*
τήματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πι-
κρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλ-
λειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα μικρὰ καὶ συγ-
γνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας ἀπαραίτητα καὶ με-
γάλα τελέως, ἐφ' οἷς ἔφη συγγνώμης τετευχέναι τοὺς ἡμαρ-
15 *τηκότας ἅπαντας. τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας*
16 *οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ πολιτικῷ δόξειεν, ἐπεί τοι καὶ*
τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ
φόβον ἢ πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαι-
νοῦμεν, ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τι-
μωρίαν καὶ μηδενὶ τῶν συνειδότων παραιτίους γενομένους
τῆς αὐτῆς συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους
17 *ἄνδρας ἀγαθοὺς νομίζομεν. ὁ δὲ διὰ τὸν ἄδηλον φόβον*
πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν
τοῖς κρατοῦσιν, καὶ καινοποιήσας ὑπὲρ ὧν ὁ χρόνος εἰς
λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσαρε-
στήσειν τοῖς ἱστορήσασιν;

---

1. *οὐδὲ Be* pro *οὔτε* 2. *ἤρεσχον* OU, corr. *Ca* 921 *ἐξέβαλλε Ur* 3. *ποιήσασθαι* OU, corr. *Ca* 921 7. *ἐνεργήματα Ur* (O recte *εὐεργετήματα*) 10. *παραπλησιάζων* OU, corr. *Ca* 921 11. *ἐξωνειδίζει* O 18. inc. M *Ma* 436 *Hey* 77, 27: *Ὅτι τῶν κοινοπραγησάντων* cet. 19. *πόρον* M (*quaestum* interpretatur Orellius ind. lect. acad. Turic. a. 1834 p. 7), *πόνου* O, *πόνον Ur* 21. *μηδενὶ Ur*, *μηδὲν* MO *παραιτίους* OU, "M habet aliquid diversum a *παραιτίους*" *Hey* 23. *κομίζομεν* O 24. *πάντα* non perspicuum in M (*πολλὰ* legit *Hey*) 25. *εἰς* om. M 26. *δυσαρεστῆσιν* O 27. *ἱστορήσασιν*: des. M; eodem fere loco O[1] in marg. habet *γνώμη*

Τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλο- 5
κράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν Ἀστυ-
μήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς
λανθάνειν τῶν προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πα-
τρίδος. προσπεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν 2
Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ
κατὰ τὸν πόλεμον, τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥα-
δίως ἔφερον. οὕτως ἀεὶ τὰ μείζω τῶν προσδοκωμένων 3
κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων. διὸ καὶ 4
παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων
χρυσῶν, καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον
Θεαίτητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέ-
1053 *φανον, καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα πειρασομέ-*
νους κατὰ πάντα τρόπον συμμαχίαν συνθέσθαι πρὸς Ῥω-
μαίους. τοῦτο δ' ἐποίησαν βουλόμενοι δίχα ψηφίσματος 5
καὶ πρεσβείας ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, δι'
αὐτῆς δὲ τῆς τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν
ποιήσασθαι· τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ὁ ναύαρχος
ἐκ τῶν νόμων. οὕτως γὰρ ἦν πραγματικὸν το πολίτευμα 6
τῶν Ῥοδίων ὡς σχεδὸν ἔτη τετταράκοντα πρὸς τοῖς ἑκατὸν
κεκοινωνηκὼς ὁ δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων καὶ
καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμμαχίαν.
τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ καθ' αὑτούς, 7
οὐκ ἄξιον παραλιπεῖν. βουλόμενοι γὰρ μηδένα τῶν ἐν 8
ταῖς ὑπεροχαῖς καὶ δυναστείαις ἀπελπίζειν τὴν ἐξ αὑτῶν
ἐπικουρίαν καὶ συμμαχίαν, οὐκ ἐβούλοντο συνδυάζειν οὐδὲ
προκαταλαμβάνειν σφᾶς αὐτοὺς ὅρκοις καὶ συνθήκαις, ἀλλ'

---

1. *Φιλόφρονα* Ernestus de Leutsch, *Göttinger gelehrte Anz.* 1855 vol. I p. 263 s. 8. *Ὅτι ἀεὶ* — 9. *συμπτωμάτων* M *Ma* 437 *Hey* 78, 3 10. *μυρίων*] *XX milium* Liv. 45, 25, 7, unde *δισμυρίων* coni. *Sch*, quod plerique probant 11. *καὶ* prius om. O 12. *theodotum* codex Livii *θερίας* OU, corr. *Ca* 924 15. *δίχα Rei* 706 pro *διὰ τοῦ* (nec tamen sic tota sententia persanata esse videtur, quam integram Livius 45, 25, 7 servavit: *societatem ab Romanis ita volebant peti, ut nullum de ea re scitum populi fieret aut litteris mandaretur, quod, nisi impetrarent, maior a repulsa ignominia esset*) 19. *οὕτως* O, *οὕτω Ur*

20. $\overline{\mu}$ *πρὸς τοῖς* $\overline{\varrho}$ OU 26. *συνδιάζειν* OU, corr. *Ur*

ἀκέραιοι διαμένοντες κερδαίνειν τὰς ἐξ ἑκάστων ἐλπίδας.
9 *τότε δὲ μεγάλην ἐποιοῦντο φιλοτιμίαν βουλόμενοι ταύτης*
τῆς τιμῆς τυχεῖν παρὰ Ῥωμαίων, οὐ κατεπειγόμενοι συμ-
μαχίας, οὐδ᾽ ἀγωνιῶντες ἁπλῶς οὐδένα κατὰ τὸ παρὸν
10 *πλὴν αὐτῶν τῶν Ῥωμαίων, ἀλλὰ βουλόμενοι κατὰ τὴν*
ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπονοίας τῶν
11 *δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως. ἄρτι δὲ τῶν*
περὶ τὸν Θεαίτητον καταπεπλευκότων ἀπέστησαν Καύνιοι,
κατελάβοντο δὲ καὶ Μυλασεῖς τὰς ἐν Εὐρώμῳ πόλεις.
12 *κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα διότι*
δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους
13 *προσένειμε Ῥοδίοις μετὰ τὸν Ἀντιοχικὸν πόλεμον. τὰ*
μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως
14 *οἱ Ῥόδιοι διωρθώσαντο· τοὺς μὲν γὰρ Καυνίους Λύκωνα*
πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφ᾽ αὑτοὺς
τάττεσθαι, καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων,
15 *ἐπὶ δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ*
Μυλασεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παραγενομένων
16 *μετὰ στρατιᾶς ἐπ᾽ Ὀρθωσίαν. τοῦ δὲ περὶ τῶν Λυκίων*
καὶ Καρῶν δόγματος αὐτοῖς προσπεσόντος πάλιν ἀπεσοβή- 1054
θησαν ταῖς διανοίαις, δείσαντες μή ποτε μάταιος μὲν αὐ-
τοῖς ἡ τοῦ στεφάνου δόσις γέγονε, μάταιοι δὲ αἱ περὶ τῆς
συμμαχίας ἐλπίδες.

---

1. *κερτεύειν* OU, corr. *Ur* coll. Livio 45, 25, 9. 3. *κατεπιγόμενοι* O 4. *ἀγονιόντες* O 5. *βουλόμενος* O 6. *ἐπιβουλῆς* OU, corr. *Ca* 925 *ἐπινοίας* OU, corr. *Ur* e Livio 45, 25, 10 7. *τῶν*] *τὸν* O 8. *τὸν* post *Θεαίτ.* repetit O *ἐκπεπλευκότων* vel *ἀποπεπλευκότων* *Rei* 707 *Κάννιοι Ur* 9. *μυλαςεῖς* O, *Μυλασσεῖς Ur* I 167, corr. idem II 85 13. *Καννίους Ur*, item proximo versu *Εὐρωμεῖς Ur*, *ἐς ῥώμην* factum ex *ἐς ῥώμης* O 14. *διορθώσαντο* OU, corr. Ernestus *γὰρ* add. *Sch* 14. 15. *Λύκωνα* haud dubie traditum in O, qui *λύ|κων ἀποπέμψαντες* habet, *Λύκον ἀποπ.* vulgo, *Λυκόφρονα Rei* 707 s., tum *πέμψαντες* corr. idem 15. *αὐτὰς* (sic) O, *αὑτοῖς Ur* I 167, corr. idem II 86 18. *μαλαστεῖς* O, *Μυλασσεῖς Ur* I 167 *ἀλβανδεῖς* O 19. *ἐπορθώσειαν* O 19. 20. *λικύων καὶ καυνῶν* O 20. *ἀνεσοβήθησαν Be* 21. *δήσαντες* O 22. *μάταιαι* OU, corr. *Hu* Fleckeiseni annal. a. 1867 p. 676

RES GRAECIAE.

* * πρότερον ἐπιστήσαντες τοὺς ἀναγινώσκοντας ἐπὶ 6
τὴν περὶ Δείνωνος καὶ Πολυαράτου διάληψιν· μεγάλης 2
γὰρ οὔσης τῆς περιστάσεως καὶ τῆς μεταβολῆς οὐ μόνον
παρὰ τοῖς Ῥοδίοις ἀλλὰ σχεδὸν ἁπάσαις ταῖς πολιτείαις,
χρήσιμον ἂν εἴη τὸ τὰς προαιρέσεις τῶν παρ' ἑκάστοις 3
πολιτευομένων ἐπισκέψασθαι, καὶ γνῶναι τίνες φανήσονται
τὸ κατὰ λόγον πεποιηκότες καὶ τίνες παραπεπαικότες τοῦ
καθήκοντος, ἵνα οἱ ἐπιγινόμενοι ὡσανεὶ τύπων ἐκτιθεμένων 4
δύνωνται κατὰ τὰς ὁμοίας περιστάσεις τὰ μὲν αἱρετὰ διώκειν τὰ δὲ φευκτὰ φεύγειν ἀληθινῶς, καὶ μὴ περὶ τὸν
ἔσχατον καιρὸν τῆς ζωῆς ἀβλεπτοῦντες τὸ πρέπον καὶ τὰς
ἐν τῷ προγεγονότι βίῳ πράξεις αὐτῶν μειῶσιν. συνέβαινε 5
τοιγαροῦν τρεῖς διαφορὰς γενέσθαι τῶν ἐμπεσόντων εἰς
τὰς αἰτίας κατὰ τὸν πρὸς Περσέα πόλεμον, ὧν μία μὲν 6
ἦν τῶν οὐχ ἡδέως μὲν ὁρώντων κρινόμενα τὰ ὅλα καὶ τὴν
τῆς οἰκουμένης ἐξουσίαν ὑπὸ μίαν ἀρχὴν πίπτουσαν, οὔτε
δὲ συνεργούντων οὔτ' ἀντιπραττόντων ἁπλῶς Ῥωμαίοις
οὐδέν, ἀλλ' οἷον ἐπιτετραφότων τῇ τύχῃ περὶ τῶν ἀποβησομένων· ἑτέρα δὲ τῶν ἡδέως ὁρώντων κρινόμενα τὰ πράγ- 7
ματα, καὶ βουλομένων νικᾶν τὸν Περσέα, μὴ δυναμένων
δὲ συνεπισπᾶσθαι τοὺς ἰδίους πολίτας καὶ τοὺς ὁμοεθνεῖς
πρὸς τὴν αὐτῶν γνώμην· τρίτη δὲ καὶ τῶν συνεπισπα- 8
σαμένων καὶ μεταρριψάντων τὰ πολιτεύματα πρὸς τὴν
Περσέως συμμαχίαν. πῶς οὖν ἕκαστοι τούτων ἐχείρισαν 7
τὰ καθ' αὑτούς, σκοπεῖν πάρεστιν. μετέρριψαν πρὸς Περ- 2
σέα τὸ τῶν Μολοττῶν ἔθνος Ἀντίνους καὶ Θεόδοτος, καὶ
Κέφαλος μετ' αὐτῶν· οἵτινες τῶν πραγμάτων ἀντιπεσόν- 3
των ταῖς ἐπιβολαῖς αὐτῶν ὁλοσχερῶς, καὶ περιστάντος

1. Liv. 45, 26—34, Diodor. 31, 13. 14 ed. Bekk, Appian. Illyr. 9 2. P *Va* 133: *Ὅτι φησὶ πολύβιος· πρότερον* cet. 9. hiatus epitomatoris stilum produnt *τύπον* P, corr. *Va* 13. *αὐτῶν ποιῶσιν* P, ante *ποιῶσιν* add. *ἀδοκίμους Va* adnot. p. 25, *ἐπονειδίστους Rei* 761, corr. *Hu* (alii forsitan praeferant *ἀμαυρῶσιν*) 14. *γεγενῆσθαι Hu* . 27. *μολοσσῶν* P vulgo ante *Di* 28. *οἵτινες* add. *Hu*, *οἱ Rei* 761 *τῶν πραγμάτων Rei* pro *τῶν*

τοῦ κινδύνου καὶ συνεγγίζοντος τοῦ δεινοῦ, πάντες ὁμόσε
4 χωρήσαντες τοῖς παροῦσιν ἀπέθανον γενναίως. διόπερ 1055
ἄξιον ἐπαινεῖν τοὺς ἄνδρας ἐπὶ τῷ μὴ προέσθαι μηδὲ
περιιδεῖν σφᾶς αὐτοὺς εἰς ἀναξίαν διάθεσιν ἐμπεσόντας
5 τοῦ προγεγονότος βίου. καὶ μὴν ἐν Ἀχαΐᾳ καὶ παρὰ Θετ-
ταλοῖς καὶ Περραιβοῖς ἔσχον αἰτίαν καὶ πλείους διὰ τὴν
ἡσυχίαν ὡς ἐφεδρεύοντες τοῖς καιροῖς καὶ φρονοῦντες τὰ
6 Περσέως. ἀλλ᾽ οὔτε λόγον ἐν τῷ μέσῳ τοιοῦτον ἐξέβαλον
οὔτε γράφοντες οὔτε διαπεμπόμενοι πρὸς τὸν Περσέα περί
τινος ἐφωράθησαν, ἀλλὰ διεφύλαξαν ἀνεπιλήπτους ἑαυ-
7 τούς. τοιγαροῦν εἰκότως οὗτοι καὶ δικαιολογίαν καὶ κρίσιν
8 ὑπέμενον, καὶ πάσας ἐξήλεγχον τὰς ἐλπίδας· οὐ γὰρ ἔλατ-
τόν ἐστιν ἀγεννίας σημεῖον τὸ μηδὲν αὑτῷ συνειδότα μοχ-
θηρὸν προεξάγειν ἐκ τοῦ ζῆν αὐτόν, ποτὲ μὲν τὰς τῶν
ἀντιπολιτευομένων ἀνατάσεις καταπλαγέντα ποτὲ δὲ τὴν
τῶν κρατούντων ἐξουσίαν, τοῦ παρὰ τὸ καθῆκον φιλοζωεῖν.

9 Καὶ μὴν ἐν Ῥόδῳ καὶ Κῷ καὶ πλείοσιν ἑτέραις πόλε-
σιν ἐγένοντό τινες οἱ φρονοῦντες τὰ Περσέως, οἳ καὶ λέ-
γειν ἐθάρρουν περὶ Μακεδόνων ἐν τοῖς ἰδίοις πολιτεύμασι,
καὶ κατηγορεῖν μὲν Ῥωμαίων, καὶ καθόλου συνίστασθαι
πρὸς τὸν Περσέα κοινοπραγίαν, οὐ δυνηθέντες δὲ μεταρ-
ρῖψαι τὰ πολιτεύματα πρὸς τὴν τοῦ βασιλέως συμμαχίαν.
10 τούτων δ᾽ ἦσαν ἐπιφανέστατοι παρὰ μὲν τοῖς Κῴοις Ἱπ-
πόκριτος καὶ Διομέδων ἀδελφοί, παρὰ δὲ Ῥοδίοις Δείνων
8 καὶ Πολυάρατος. ὧν τίς οὐκ ἂν καταμέμψαιτο τὴν προ-
αίρεσιν; οἳ πρῶτον μὲν τοὺς πολίτας συνίστορας ἔχοντες
πάντων τῶν σφίσι πεπραγμένων καὶ τῶν εἰρημένων, ἔπειτα
δὲ τῶν γραμμάτων ἑαλωκότων καὶ πεφωτισμένων καὶ τῶν
παρὰ τοῦ Περσέως πρὸς ἐκείνους διαπεμπομένων καὶ τῶν
2 πρὸς τὸν Περσέα παρ᾽ ἐκείνων, ἅμα δὲ καὶ τῶν ἀνθρώπων
ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων παρ᾽ ἑκατέρων

---

2. *χωρήσαντες* *Rei* 761, *στήσαντες* P, *συστάντες* *Sch* 9. *οὐδὲ διαπεμπ.* *Be* 13. *ἀγεννείας* Toupius emendat. in Suid., opusc. crit. vol. I p. 547 ed. Lips. 15. *ἀναστάσεις* P, corr. *Rei* 761. 23. *κώοις* P 25. *καταμέμψατο* P, corr. *Va* 26. *πρῶτοι* P, corr. idem 27. *τῶν* ante *εἰρ.* del. *Be* 31. *διαποστελλομένων* coni. *Be*

καὶ πρὸς ἑκατέρους, οὐχ οἷοί τ' ἦσαν εἴκειν οὐδ' ἐκποδὼν
ποιεῖν ἑαυτούς, ἀλλ' ἀκμὴν ἠμφισβήτουν. τοιγαροῦν προσ- 3
καρτεροῦντες καὶ φιλοζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας
καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον
1056 ἀνέτρεψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδ' ἔσχατον
ἐλέῳ καὶ συγγνώμῃ τόπον καταλιπεῖν. ἐλεγχόμενοι γὰρ 4
κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν
ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυντεῖν
ἔδοξαν. Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς καὶ πολ- 5
λάκις εἰς τὴν Μακεδονίαν ἐπεπλεύκει διαπεσταλμένος ὑπὸ
τῶν προειρημένων. οὗτος ἐν τῇ μεταβολῇ τῶν πραγμάτων 6
συνειδὼς αὑτῷ τὰ πεπραγμένα, δείσας ἀπεχώρησεν εἰς τὴν
Κνίδον, τῶν δὲ Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων
ἐξαιτηθεὶς ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον, κἀκεῖ 7
διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμφω-
νος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθή-
μασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά τε τοῦ
Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα καὶ παρὰ
τούτων πρὸς ἐκεῖνον. ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λο- 8
γισμῷ χρώμενος ὁ Δείνων προσανεῖχε τῷ ζῆν καὶ τὸν
παραδειγματισμὸν ὑπέμενε τοῦτον.

Πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν 9
ὁ Πολύαρατος ὑπερέθετο τὸν Δείνωνα. τοῦ γὰρ Ποπιλίου 2
προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολύαρατον ἀνα-
πέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν τὴν Ῥώμην
οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν
Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀ-
κείνου τοῦτο παρακαλοῦντος. παραστήσας οὖν λέμβον καὶ 3
παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν,
ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς. ὁ δὲ 4
Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοη-

---

5. ἀνέστρεψαν P, corr. *Rei* 364 15. ἀνθομολογεῖτο P, corr. *Va* 18. πρὸς τοὺς περὶ Δείνωνα coni. *Sch* 20. προσανεῖχε τῷ *Sch* in lexico p. 523 pro προσανείχετο 21. παραδιγματισμον (sine acc.) P 22. αγέννειαν *Di*, item p. 1221, 16 23. ποπλίου P, corr. *Va* adnot. p. 25 31. προσσχὼν P¹ *Sch*, προσχὼν *Va* φασηλιδην (sine acc.) καταπλοῦν P, corr. *Va*

θεὶς ἅττα δή ποτ' οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν
5 *κοινὴν ἑστίαν. ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι*
μηδ' ἂν αὐτὸν ἔχειν εἰπεῖν. εἰ μὲν γὰρ εἰς τὴν πατρίδα
μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει; τοῦτο γὰρ προύκειτό
6 *που τοῖς ἄγουσιν αὐτόν. εἰ δ' εἰς τὴν Ῥώμην, καὶ μὴ*
βουλομένου 'κείνου τοῦτ' ἔδει γενέσθαι κατ' ἀνάγκην. τί οὖν
κατελείπεθ' ἕτερον; ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν 1057
7 *μετ' ἀσφαλείας οὐκ ἦν. οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν*
πεμψάντων εἰς τὴν Ῥόδον καὶ παρακαλούντων κομίζεσθαι
καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοι
διαλαβόντες ἄφρακτον μὲν ἐξαπέστειλαν τὸ παραπέμψον,
8 *ἀναλαβεῖν δ' εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα διὰ τὸ*
προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀπο-
9 *καταστῆσαι τὸν ἄνθρωπον. παραγενομένης δὲ τῆς νεὼς*
εἰς τὴν Φασηλίδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων
τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρω-
10 *πον, τοῦ δὲ Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασι-*
λέως διὰ τὴν ἀναπομπὴν κελεύοντος ἀνίστασθαι καὶ πλεῖν
αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ
δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπα-
11 *κολουθήσῃ, καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν*
12 *λέμβον πρὸς τὸν Δημήτριον. κατὰ δὲ τὸν ἀπόπλουν ἐπι-*
λαβόμενος ἀφορμῆς εὐκαίρου, προσδραμὼν κατέφυγε πάλιν
εἰς Καῦνον, κἀκεῖ παραπλησίως ἐδεῖτο τῶν Καυνίων βοη-
13 *θεῖν. τούτων δὲ πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάτ-*
τεσθαι μετὰ Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεό-
μενος αὐτὸν δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν·
14 *ἔσχε γὰρ ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρ'*
15 *αὐτῷ τοὺς παῖδας Παγκράτους τοῦ τυράννου. τῶν δὲ*

---

2. *ειρετο* (sine spir. et acc.) P, corr. *Sch* 3. *μὴ δαυτὸν* P, *μη δυνατὸν Va*, corr. *Be* *σχεῖν Na* 355 4. *τί θ' ἄλλων* P 5. *που* coni. *Sch* pro *ποι* (vix probabile sit *προύκειτ' αὐτοῖς*) 7. *καταλειπεθέτερον* P, corr. *Sch* 11. *διαλαχόντες* P, corr. *Va* 13. *Ῥώμην* coni. *Sch* pro *ῥόδον* 14. *νεὼς Va*, *συεως* (sine acc.) P 17. *δὲ* add. *Va* 18. *διὰ*] *ἐπὶ* vel *πρὸς* coni. *Sch* 19. *φασηλισῶν* P, corr. *Va* 20. *ἐπακουλουθήσοι* P, *ἐπακολουθήσοι Va*, corr. *Be* 25. *διατοτάτεσθαι* P 28. *τετράφθαι* P, corr. *Be*

πεισθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παραγε-
νόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὐτόν τε
καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον, ὅτε παρὰ τοῖς
Φασηλίταις ἦν. οὔτε γὰρ ἔχειν παρ' αὐτοῖς ἐθάρρουν αὐτὸν 16
διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων κίνδυνον, οὔτ' ἀναπέμ-
πειν εἰς τὴν Ῥώμην ἐδύναντο διὰ τὴν ἀπειρίαν τῶν κατὰ
θάλατταν ἔργων ἅτε μεσόγαιοι τελέως ὑπάρχοντες. λοιπὸν 17
ἠναγκάζοντο πρεσβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρα-
τηγὸν εἰς Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρω-
πον. τοῦ δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τη- 18
1058 ρεῖν ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν Ῥόδον,
τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν παραπομ-
πῆς, ἵνα μετ' ἀσφαλείας εἰς τὴν Ῥωμαίων ἀνακομισθῇ,
πειθαρχησάντων δ' ἀμφοτέρων τοῖς γραφομένοις, τούτῳ 19
τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον ἐλθεῖν εἰς τὴν Ῥώμην,
ἐκθεατρίσαντα μὲν τὴν ἀβουλίαν τὴν αὑτοῦ καὶ τὴν ἀγεν-
νίαν ἐφ' ὅσον οἷός τ' ἦν, ἔκδοτον δὲ γενόμενον οὐ μόνον
παρὰ Πτολεμαίου τοῦ βασιλέως ἀλλὰ καὶ παρὰ Φασηλιτῶν
καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν ἰδίαν
ἄνοιαν.

Τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ 20
Πολυαράτου καὶ Δείνωνος; οὐχ ἵνα συνεπεμβαίνειν δόξω 21
ταῖς ἐκείνων ἀτυχίαις (καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως),
ἀλλ' ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβουλίαν βέλτιον
παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρονεῖν τοὺς κατὰ τὰς
περιστάσεις εἰς παραπλησίους ἐμπίπτοντας καιρούς.

1061 * Ἐξ ὧν μάλιστα κατίδοι τις ἂν ἅμα τὴν ὀξύτητα 10
καὶ τὴν ἀβεβαιότητα τῆς τύχης, ὅταν ἃ μάλιστ' ἄν τις (14)
αὐτοῦ χάριν οἴηται διαπονεῖν, ταῦτα παρὰ πόδας εὑρί-
σκηται τοῖς ἐχθροῖς κατασκευάζων· κίονας γὰρ κατεσκεύαζε 2

---

3. ἢ additum in P ante ὅτε del. *Sch* 5. οὔτ' ἀναπέμπειν *Be* pro οὔθ' ἅμα πέμπειν 6. ἐδύνατο P, corr. *Va* 13. τὴν Ῥώμην *Rei* 761 17. δὲ add. *Va* 20. ἄγνοιαν coni. *Sch* 26. εἰς add. *Va* 27. M *Ma* 437 *Hey* 78, 4; conf. Liv. 45, 27, 7 post ἅμα add. καὶ Luchtius 28. ἃ add. Geelius μάλιστά τις legerat *Ma*, unde in proximo versu οἴεται Luchtius 30. κατεσκεύασε Geelius

Περσεύς, καὶ ταύτας καταλαβὼν ἀτελεῖς Λεύκιος Αἰμίλιος ἐτελείωσε καὶ τὰς αὐτοῦ εἰκόνας ἐπέστησεν.

3 * *Ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς*
(15) *ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐντὸς Ἰσθμοῦ καὶ πρὸς τοὺς ἐκτὸς ἀπολαμβανομένους τόπους.*

4 * *Ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον.*

5 * *Πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε.*

6 * *Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ, καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη, καὶ τοιοῦτον εἶπεν ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρ' Ὁμήρῳ Δία μεμιμῆσθαι, διότι μεγάλην ἔχων προσδοκίαν τῆς Ὀλυμπίας μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν.*

11 * *Ὅτι Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς τοιαύ-* 1060
(14) 2 *της παρανομίας εἰώθεισαν ἔχειν. καὶ ἕως μὲν ἐξῆν τοὺς*
Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς
3 *βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν· μετὰ δὲ ταῦτα*
Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι κωλυθέντες τῆς ἔ- 1061
4 *ξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατήντησαν. καὶ πρότερον*
μὲν κατὰ τὸν ἐμφύλιον πόλεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν
5 *οὐκ ἔπραξαν· βραχεῖ δ' ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ*
φόνου τοῦ κατ' ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφα-
γαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς,
6 *ὥστε μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι. διόπερ ἦν*
ἀκρισίας καὶ παρανομίας καὶ φόνου πλήρη τὰ κατὰ τὴν
Αἰτωλίαν, καὶ τῶν πραττομένων παρ' αὐτοῖς ἐκ λογισμοῦ
μὲν καὶ προθέσεως οὐδὲν ἐπετελεῖτο, πάντα δ' εἰκῇ καὶ
φύρδην ἐπράττετο καθαπερεὶ λαίλαπός τινος ἐκπεπτω-
κυίας εἰς αὐτούς.

---

1. *καταλιπὼν* M, corr. Luchtius praef. ad Phylarch. p. VIII 2. *αὐτοῦ* Luchtius (*αὑτοῦ* Geelius), *αὐτὰς* M, *ἰδίας Hu* 3—15. ordo horum quattuor fragmentorum restitutus est e Livio 45, 28, 2—4 3. Suid. v. *εὐκαιρίαν* 6. Suid. v. *βάρος* 9. Suid. v. *μετέωρος* 11. Suid. v. *Φειδίας* 16. P *Va* 142 *ἀπολιστείας* P, corr. *Va* 24. *Ἀρσινόην Di* (qui in Stephani thes. p. 2057ª *Ἀρσινοΐαν* eclogario tribuit ad formam novitiam aberranti)

* Ὅτι οἱ κατὰ τὴν Ἤπειρον παραπλήσια τούτοις ἔπραττ- 12
τον· ἐφ' ὅσον γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μετριώτεροι (14) 2
τῶν κατὰ τὴν Αἰτωλίαν ἦσαν, ἐπὶ τοσοῦτον ὁ προεστὼς
αὐτῶν ἀσεβέστερος καὶ παρανομώτερος ὑπῆρχε τῶν ἄλλων.
δοκῶ γὰρ μὴ γεγονέναι μηδ' ἔσεσθαι θηριωδέστερον ἄν- 3
θρωπον μηδὲ σκαιότερον Χάροπος.
1058 * Ὅτι μετὰ τὴν τοῦ Περσέως κατάλυσιν, ἅμα τῷ κρι- 13
θῆναι τὰ ὅλα, πανταχόθεν ἐξέπεμπον πρέσβεις συγχαρησο- (10)
μένους τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν. τῶν δὲ πραγμά- 2
των ὁλοσχερῶς ἐπὶ Ῥωμαίους κεκλικότων, ἐπιπολάζοντες
διὰ τὸν καιρὸν οἱ δοκοῦντες εἶναι φίλοι Ῥωμαίων ἐν πᾶσι
τοῖς πολιτεύμασιν, εἴς τε τὰς πρεσβείας οὗτοι καθίσταντο
καὶ τὰς ἄλλας χρείας. διὸ συνέδραμον εἰς τὴν Μακεδονίαν 3
ἐκ μὲν Ἀχαΐας Καλλικράτης Ἀριστόδαμος Ἀγησίας Φί-
λιππος, ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ τῆς 4
Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρωτῶν οἱ
περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν Αἰτωλῶν οἱ
περὶ τὸν Λυκίσκον καὶ Τίσιππον. ἁπάντων δὲ τούτων 5
ὁμοῦ γενομένων, καὶ πρὸς τὴν αὐτὴν ὑπόθεσιν ἁμιλλω-
μένων προθύμως, μηδενὸς ὑπάρχοντος ἀνταγωνιστοῦ διὰ
τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας εἴκοντας τοῖς καιροῖς
ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ κατεκράτησαν τῆς ὑποθέ-
σεως οἱ προειρημένοι. πρὸς μὲν οὖν τὰς ἄλλας πόλεις 6
καὶ τὰς ἐθνικὰς συστάσεις οἱ δέκα δι' αὐτῶν τῶν στρατη-
1059 γῶν ἐποιήσαντο τὴν ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν
ἀνδρῶν εἰς τὴν Ῥώμην. οὗτοι δ' ἦσαν ὡς ἐπίπαν οὓς 7
ἀπέγραψαν οἱ προειρημένοι κατὰ τὰς ἰδίας ἀντιπαραγωγάς,
πλὴν ὀλίγων τελέως τῶν ἔκδηλόν τι πεποιηκότων. πρὸς 8
δὲ τὸ τῶν Ἀχαιῶν ἔθνος πρεσβευτὰς ἐξέπεμψαν τοὺς

---

1. P *Va* 142 *οἱ* vulgo omissum invito P 4. *παρανομότατος* P, *παρανομώτατος Va*, corr. *Be* 6. *σκεοτερον* (sine acc.) P, *εἰκαιότερον Na* 229 7. O fol. 223ᵛ *Ur* 167; conf. Nissen. 16 10. *κεκληκότων* O 15. *δὲ* post *οἱ* repetit O 16. *Χρέμην* vulgo invito O *ἠπηρωτῶν* O 19. *αὐτὴν τὴν* OU, transposuit *Rei* 708 20. *καὶ* ante *μηδενὸς* add. *Ur* 22. *ἀκονητὶ* OU, corr. *Rei* 708 24. *δι' αὐτοῦ τοῦ στρατηγοῦ* coni. *Sch* coll. Livio 45, 31, 9 25. *οὓς*] *ὃν* O 26. *ἐπίπαν Di*, *ἀπεῖπαν* O, *ἀπεῖσαν* U

ἐπιφανεστάτους ἄνδρας τῶν δέκα, Γάιον Κλαύδιον καὶ
9 Γναῖον Δομέτιον, διὰ δύο αἰτίας, πρῶτον μὲν εὐλαβούμενοι
τοὺς Ἀχαιοὺς μή ποτ' οὐ πειθαρχήσωσι τοῖς γραφομένοις,
ἀλλὰ καὶ κινδυνεύσωσιν οἱ περὶ τὸν Καλλικράτην, δόξαντες
ἐξειργάσθαι τὰς κατὰ πάντων τῶν Ἑλλήνων διαβολάς, ὃ
10 κατ' ἀλήθειαν ἦν, δεύτερον δὲ διὰ τὸ μηθὲν ἐν τοῖς αἰχμα-
λώτοις γράμμασιν ἀκριβὲς εὑρῆσθαι κατὰ μηδενὸς τῶν
11 Ἀχαιῶν. περὶ μὲν οὖν τούτων μετά τινα χρόνον ἐξέ-
πεμπεν ὁ στρατηγὸς τὰς ἐπιστολὰς καὶ τοὺς πρέσβεις,
καίπερ οὐκ εὐδοκούμενος κατά γε τὴν αὑτοῦ γνώμην ταῖς
τῶν περὶ τὸν Λυκίσκον καὶ Καλλικράτην διαβολαῖς, ὡς
ἐξ αὐτῶν τῶν πραγμάτων ὕστερον ἐγένετο καταφανές.

14 (15) * Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατη- 1060
γήσας, Ἰλλυριοὺς καταπολεμήσας, καὶ αἰχμάλωτον ἀγαγὼν
Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶ-
νας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος
ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τρια-
2 κοστῇ. μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπι-
φανεστάτους τεχνίτας, καὶ σκηνὴν κατασκευάσας μεγίστην
3 ἐν τῷ Κίρκῳ, πρώτους εἰσῆγεν αὐλητὰς ἅμα πάντας. οὗτοι
δ' ἦσαν Θεόδωρος ὁ Βοιώτιος, Θεόπομπος *, Ἕρμιππος
4 ὁ Λυσιμαχεύς, οἵτινες ἐπιφανέστατοι ἦσαν. τούτους δὲ
στήσας ἐπὶ τὸ προσκήνιον μετὰ τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν
5 ἅμα πάντας. τῶν δὲ διαπορευομένων τὰς κρούσεις μετὰ
τῆς ἁρμοζούσης κινήσεως προσπέμψας οὐκ ἔφη καλῶς
6 αὐτοὺς αὐλεῖν, ἀλλ' ἀγωνίζεσθαι μᾶλλον ἐκέλευεν. τῶν
δὲ διαπορούντων ὑπέδειξέ τις τῶν ῥαβδούχων ἐπιστρέψαν-
7 τας ἐπαγαγεῖν ἐφ' αὐτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. ταχὺ

1. τῶν ῑ OU 2. εὐλαβουμένοις O 3. πειθαρχήσουσι et 4. κινδυνεύσουσιν OU, corr. *Sch* 5. τῶν om. O 7. εὑρεῖσθαι OU, corr. *Ca* 926 10. εὐδοκούμενοι *Ur* αὐτοῦ OU, ἐμοῦ *Rei* 709 (debuit ἐμὴν suadere; at conf. Fleckeiseni annal. a. 1858 p. 814) 13. Athen. 14 p. 615a 15. γένιον codices, corr. *Sch* 20. ἅμα πάντας delet et ex sequentibus οἵτινες ἐπιφανέστατοι ἦσαν huc transponit Meinekius analect. ad Athen. p. 294 οὗτοι] τούτων coni. *Sch* 21. Θεόπομπος ὁ Ἑρμιονεύς coni. Meinekius l. c. 22. Λυσιμαχεύς *Sch* animadv. in Athen. tom. VII p. 335 pro λυσίμαχος 26. ἐκέλευεν cod. A, ἐκέλευσε *Sch* ex epit. 28. ἐπαγαγεῖν *Sch* pro ἀπαγαγεῖν

δὲ συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες οἰκείαν κίνησιν
ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν. συν- 8
επιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους
οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς
αὐλοὺς ἀπῆγον ἀνὰ μέρος ἐπ' ἀλλήλους. ἅμα δὲ τούτοις 9
ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπισείοντες τὴν σκηνὴν
ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μετα-
βολῆς. ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν ἐκ 10
τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν
ἐπιφερόμενον αὐλητήν, τότ' ἤδη κρότος ἐξαίσιος ἐγένετο
καὶ κραυγὴ τῶν θεωμένων. ἔτι δὲ τούτων ἐκ παρατάξεως 11
ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς
τὴν ὀρχήστραν καὶ πύκται τέτταρες ἀνέβησαν ἐπὶ τὴν
σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. ὁμοῦ δὲ τούτων 12
πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον. περὶ
δὲ τῶν τραγῳδῶν, φησὶν ὁ Πολύβιος, ὅ τι ἂν ἐπιβάλω-
μαι λέγειν, δόξω τισὶ διαχλευάζειν.

1062 *Ὅτι τῆς αὐτῆς ψυχῆς ἐστιν ἀγῶνάς τε διατίθε- 15
σθαι καλῶς καὶ παρασκευὴν καὶ πότον μεγαλομερῆ χει-
ρίσαι δεόντως καὶ παρατάξασθαι τοῖς πολεμίοις στρα-
τηγικῶς.

* Τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις Πολύ- 16
βιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ (15)
Περσέως κατάλυσιν· Μολοττῶν δ' ὑπάρξαι τὰς πλείστας·
πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασθαι.

RES ASIAE.

RES AEGYPTI.

1059 *Ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς ἀπολελυμένοι 17
τοῦ πρὸς Ἀντίοχον πολέμου πρῶτον μὲν εἰς Ῥώμην (11)

---

1. *κίνησιν* add. Coraes, *διάθεσιν Hu* 3. *τοὺς μεσοχόρους* et 6. *οἱ χορευταὶ* coni. Meinekius l. c. 5. *ἐπανῆγον Hu* 6. *συνεπισείοντες* G. Hermannus *Jenaische allg. Literaturz.* a. 1843 p. 600ª pro *συνεπεισιόντες* 8. 9. *ἐκ τοῦ χοροῦ Ca* 14. *βυκανητῶν* edit. Basil. 18. M *Ma* 437 *Hey* 78, 9 19. *χειρῆσαι* M, corr. Geelius 22. Strabo 7, 7, 3 p. 322 26. Diodor. 31, 20. 21 ed. Bekk., Liv. 45, 34, 10—14, Nissen. 277. 339 28. O fol. 224ᵛ *Ur* 168

πρεσβευτὴν ἐξέπεμψαν Νουμήνιον, ἕνα τῶν φίλων, εὐχαριστήσοντα περὶ τῶν εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων·
2 ἀπέλυσαν δὲ καὶ τὸν Λακεδαιμόνιον Μεναλκίδαν, ἐνεργῶς κεχρημένον τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρθωσιν, Γαΐου Ποπιλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν αἰτησαμένου παρὰ τῶν βασιλέων.

RES ITALIAE.

18 * Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς ὁ τῶν Ὀδρυσῶν a. u. 588
(12) βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην, ἀξιῶν
ἀποδοθῆναι τὸν υἱὸν αὐτῷ, καὶ περὶ τῆς γενομένης πρὸς
2 Περσέα κοινοπραγίας δικαιολογούμενος. οἱ δὲ Ῥωμαῖοι
νομίσαντες ἠνύσθαι σφίσι τὸ προκείμενον, τοῦ πρὸς τὸν
Περσέα πολέμου κατὰ νοῦν προκεχωρηκότος, τὴν δὲ πρὸς
3 Κότυν διαφορὰν πρὸς οὐδὲν ἔτι διατείνειν, συνεχώρησαν
αὐτῷ κομίζεσθαι τὸν υἱόν, ὃς ὁμηρείας χάριν δοθεὶς εἰς
4 Μακεδονίαν ἑαλώκει μετὰ τῶν Περσέως τέκνων, βουλόμενοι τὴν αὐτῶν πρᾳότητα καὶ μεγαλοψυχίαν ἐμφαίνειν, ἅμα δὲ καὶ τὸν Κότυν ἀναδούμενοι διὰ τῆς τοιαύτης χάριτος.
19 * Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ Προυσίας 1062
(16) ὁ βασιλεὺς εἰς τὴν Ῥώμην, συγχαρησόμενος τῇ συγκλήτῳ
2 καὶ τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν. ὁ δὲ Προυσίας
οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχή-
3 ματος. τεκμήραιτο δ' ἄν τις ἐκ τούτων. ὅς γε πρῶτον μὲν πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτὸν ἐξυρημένος τὴν κεφαλὴν καὶ πίλεον ἔχων καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ

1. *νουμίνιον* O, *Νουμένιον Ur*, corr. *Be* *εὐχαριστήσαντα* O
3. *τὸν λακετοῦϊον* O 5. *ποππιλίου* O, *Ποπιλλίου Ur*, corr. *Di*
7. Diodor. 31, 16. 18. 22 ed. Bekk. (cap. 9, 6. 11. 15 ed. Dind.), Appian. Maced. 19, Mithrid. 2, Plut. Aemil. 35. 36, Liv. 45, 41. 44 extr., epit. 46, Nissen, 278. 279. 339 8. O fol. 225r *Ur* 169 12. *ἠνύσασθαι* O 17. *αὐτῶν Ur*, *αὐτὴν* OU 18. *αἰδούμενοι* OU, *ἐνδούμενοι Rei* 709, corr. *Di* 19. O fol. 225r *Ur* 169 20. *συγχωρησόμενος* O 21. *στρατηγοῖς*, i. e. L. Aemilio et Cn. Octavio, Perizonius animadv. histor. cap. I p. 38 ed. Harles. pro *στρατιώταις* 25. *ἐξηρημένος* O *πίλεον Ur*, *πόλιον* O. *πιλίον* coni. *Be* *τάβενναν* O 26. *καλλικίους* U, *καλίγας Ur*

κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι
παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους· καὶ δεξιωσάμενος 4
τοὺς πρεσβευτὰς «ὁρᾶτ'» ἔφη, «τὸν ὑμέτερον λίβερτον
ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρ'
ὑμῖν.» ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εἰπεῖν. τότε 5
δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, στὰς
κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου, καὶ καθεὶς τὰς
χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθη-
μένους, ἐπιφθεγξάμενος "χαίρετε, θεοὶ σωτῆρες", ὑπερβο-
λὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ
κολακείας οὐδενὶ τῶν ἐπιγινομένων. ἀκόλουθα δὲ τού- 6
τοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ
ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν. φανεὶς δὲ τελέως εὐκατα- 7
φρόνητος ἀπόκρισιν ἔλαβε δι' αὐτὸ τοῦτο φιλάνθρωπον.
Ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος προσέπεσε 20
παραγίνεσθαι τὸν Εὐμένη. τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν (17) 2
1063 ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ. διαβεβλημένοι γὰρ
πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβού-
λοντο κατ' οὐδένα τρόπον ἐμφανίζειν αὐτούς. πᾶσι γὰρ 3
ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα
τοῦτον, ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δι-
καιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες
ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὐτοὺς εἰ τοιοῦτον
ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρό-
νοις, εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλαν- 4
θρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ
τῇ πατρίδι συμφέρον. διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως 5
μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, εὕροντο

---

1. ἐλευθερωμένοι O 3. ἡμέτερον O 4. βουλομένου O μιμεῖται O 5. ἀγενεστέραν OU, corr. *Ca* 928 εὑρεῖν Diodor. 31, 15 p. 16, 12 ed. Dind. 5. 6. τότε δὲ] πολλὰ δὲ καὶ ἄλλα τούτοις οἰκεῖα πρότερον διεπράξατο, καὶ τότε δὲ Diodor. l. c. 6. γενόμενος e Diodoro add. *Sch* 8. τὸν οὐδὲν O 10. 11. καὶ μιαικισμοῦ καὶ κολακίας O 11. ἐπιγενομένων O 14. δι' αὐτοῦ τὸ φιλάνθρωπον O 17. διαβεβλημένοις O 18. διάληψις O 22. ἀκολαθοῦντες OU 23. εἰ] οἳ Ernestus Schulze 24. ἐξετίμησεν O 25. δουλεύοντες *Ur* pro βουλεύοντες φαντασίαν OU, corr. idem 28. τινὸς *Ur*, τιόρια O εὕροντο *Ur*, εὗρον τὴν O, εὗρόν τινα *Hu*

6 λύσιν τοῦ προβλήματος τοιαύτην. ὡς γὰρ καθόλου δυσ-
αρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις, δόγμα τι
τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς
7 αὐτούς. μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπε-
πλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον, ἐπαπέστειλαν τὸν
ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύοντα λέγειν πρὸς αὐτόν,
8 εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων, εἰ δὲ μηδενὸς
δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας
9 ἀπαλλάττεσθαι. ὁ δὲ βασιλεὺς συμμίξαντος αὐτῷ τοῦ
ταμίου γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος
10 ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι. καὶ δὴ τούτῳ
τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν Ῥώ-
11 μην ἀναβάσεως. συνηκολουθήκει δὲ καὶ ἕτερόν τι πραγμα-
12 τικὸν τούτῳ τῷ διαβουλίῳ. μεγάλου γὰρ ὑπὸ τῶν Γαλα-
τῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν
ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμ-
μαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ Γαλάται διπλασίως
13 ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον. διὸ πάντη πάντως
βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ ταύτην κατηνέχθησαν τὴν
14 γνώμην. τούτων δὲ γινομένων ἔτι κατ' ἀρχὰς τοῦ χειμῶ-
νος, λοιπὸν ἡ σύγκλητος ἅπασι τοῖς παραγεγονόσι κατὰ
15 πρεσβείαν — οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε
βασιλεὺς ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατ' ἐκεῖνον τὸν 1064
16 καιρὸν τὴν συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν· οἷς ἅπασιν
οἰκείως ἀπήντησε καὶ φιλανθρώπως, πλὴν τῶν Ῥοδίων.
17 τούτους δὲ παρέπεμπε, ποικίλας ἐμφάσεις ποιοῦσα περὶ
τοῦ μέλλοντος. ἐπείχετο δὲ καὶ κατὰ τοὺς Ἀθηναίους.

21 *Ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες τὸ
(18) 2 μὲν πρῶτον ὑπὲρ τῆς τῶν Ἁλιαρτίων σωτηρίας, παρακουό-
μενοι δὲ περὶ τούτου τοῦ μέρους, ἐκ μεταθέσεως διελέ-

---

1. *τοιαύτην*] *αὐτήν* O 4. *αὐτοῖς* O 5. *βρεντήσιον* O 6. *κε-λεύσοντα* *Na* 352 7. *εἰ*] *ἢ* O 11. *φήσαντος* OU, corr. *Rei* 709 14. *ὑπὸ*] *ἀπὸ* coni. *Sch* in lexico p. 652 15. *ἐπικρεμμαμένου* O 18. *πάντη πάντες* *Ur* 23. *ὃς* om. O *ἐπεστάλκει* *Ur* (non O) 26. *τούτου* O 27. *ἐπίσχετο* O, *ἐπεῖχε* *Rei* 710 28. O fol. 227v *Ur* 172; hanc eclogam proxime cum superiore cohaerere docet *Sch* 29. *παρακινούμενοι* O, *παρακονόμενοι* U, corr. *Ur*

*γοντο περὶ Δήλου καὶ Λήμνου καὶ τῆς τῶν Ἁλιαρτίων
χώρας, εἰς ἑαυτοὺς ἐξαιτούμενοι τὴν κτῆσιν· εἶχον γὰρ
διττὰς ἐντολάς. οἷς περὶ μὲν τῶν κατὰ Δῆλον καὶ Λῆ-* 3
*μνον οὐκ ἄν τις ἐπιτιμήσειε διὰ τὸ καὶ πρότερον ἀντιπε-
ποιῆσθαι τῶν νήσων τούτων, περὶ δὲ τῆς τῶν Ἁλιαρτίων
χώρας εἰκότως ἄν τις καταμέμψαιτο. τὸ γὰρ πόλιν σχε-* 4
*δὸν ἀρχαιοτάτην τῶν κατὰ τὴν Βοιωτίαν ἐπταικυῖαν μὴ
συνεπανορθοῦν κατὰ πάντα τρόπον, τὸ δ᾽ ἐναντίον ἐξαλεί-
φειν, ἀφαιρουμένους καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν
ἠκληρηκότων, δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι τῶν Ἑλλήνων* 5
καθήκειν, ἥκιστα δὲ τῶν ἄλλων Ἀθηναίοις· τὸ γὰρ τὴν 6
*μὲν ἰδίαν πατρίδα κοινὴν ποιεῖν ἅπασιν, τὰς δὲ τῶν ἄλλων
ἀναιρεῖν, οὐδαμῶς οἰκεῖον ἂν φανείη τοῦ τῆς πόλεως ἤθους.
πλὴν ἥ γε σύγκλητος καὶ τὴν Δῆλον αὐτοῖς ἔδωκε καὶ τὴν* 7
*Λῆμνον. καὶ τὰ μὲν κατὰ τοὺς Ἀθηναίους τοιαύτην ἔσχε
διάθεσιν.*

* *Καὶ τὴν μὲν Λῆμνον καὶ τὴν Δῆλον κατὰ τὴν* 8
παροιμίαν τὸν λύκον τῶν ὤτων ἔλαβον· πολλὰ γὰρ ὑπέ- 9
*μειναν δυσκληρήματα συμπλεκόμενοι τοῖς Δηλίοις· ἐκ δὲ
τῆς τῶν Ἁλιαρτίων χώρας ὄνειδος αὐτοῖς μᾶλλον ἢ καρ-
πός τις συνεξηκολούθησεν.*

* *Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Θεαίτητος εἰσελθὼν* 22 (19)
*εἰς τὴν σύγκλητον λόγους μὲν ἐποιήσατο περὶ τῆς συμμα-
χίας· ὑπερθεμένης δὲ τῆς συγκλήτου τὸ διαβούλιον, οὗτος* 2
*μὲν μετήλλαξε τὸν βίον κατὰ φύσιν (ἔτη γὰρ εἶχε πλείω
τῶν ὀγδοήκοντα), παραγενομένων δὲ φυγάδων ἔκ τε Καύ-* 3
1065 *νου καὶ Στρατονικείας εἰς τὴν Ῥώμην, καὶ παρελθόντων
εἰς τὴν σύγκλητον, ἐγένετο δόγμα Ῥοδίους ἐξάγειν τὰς
φρουρὰς ἔκ τε Καύνου καὶ Στρατονικείας. οἱ δὲ περὶ τὸν* 4
Φιλόφρονα καὶ Ἀστυμήδην λαβόντες ταύτην τὴν ἀπόκρι-

---

1. *δῆλον καὶ λῆμνον* O 2. *ἑαυτὰς* U *τὴν ὠτῆσιν* O 9. *ἀφορουμένους* OU, corr. *Ur* 13. *οἰκεῖον Ur, εἰκεῖος* O 17. M *Ma* 437 *Hey* 78, 11 19. *δυσχερήματα* M, *δυσχερηστήματα* Geelius, corr. Guil. Dindorfius in Stephani thes. p. 1761d 22. O fol. 228r *Ur* 172
α
25. *μετήλεγξε* O *ἔτι γὰρ* O 26. *τῶν π̄* OU 28. *ῥοδίοις* OU, corr. *Ca* 930 29. *κάννου* O, corr. pr. m.

5 *σιν, ἀπέπλευσαν κατὰ σπουδὴν εἰς τὴν οἰκείαν, δεδιότες*
μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς φρουρὰς ἐξαγα-
γεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν.

RES PELOPONNESI.

23 (20) * *Ὅτι κατὰ τὴν Πελοπόννησον, παραγενομένων τῶν*
πρεσβευτῶν καὶ διασαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις,
οὐκέτι θόρυβος ἦν ἀλλ' ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς
περὶ τὸν Καλλικράτην.
2 * *Ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν*
καὶ τοὺς λοιποὺς τοὺς ὁμογνώμονας τούτων οὕτως ἄν τις
3 *τεκμήραιτο. τῆς γὰρ τῶν Ἀντιγονείων πανηγύρεως ἐν τῷ*
Σικυῶνι συντελουμένης, καὶ τῶν βαλανείων ἁπάντων ἐχόν-
των τάς τε κοινὰς μάκτρας καὶ πυέλους ταύταις παρακει-
μένας, εἰς ἃς οἱ κομψότεροι τῶν ἀνθρώπων εἰώθασι κατ'
4 *ἰδίαν ἐμβαίνειν, εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν*
Ἀνδρωνίδαν καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώ-
των ἔτι καθιέναι πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον
5 *ὕδωρ ἀφεῖναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι. τοῦτο δ'*
ἐποίουν ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες εἰς
6 *ταὐτὸ τοῖς προειρημένοις ὕδωρ. τοὺς δὲ συριγμοὺς τοὺς*
ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ τοὺς χλευ-
ασμούς, ὅτε τις ἐπιβάλοιτο κηρύττειν τινὰ τῶν προειρη-
7 *μένων, οὐδ' ἂν ἐξηγήσαιτο ῥᾳδίως οὐδείς. ἐθάρρει δὲ καὶ*
τὰ παιδάρια κατὰ τὰς ὁδούς, ἐκ τῶν διδασκαλείων ἐπανά-
γοντα, κατὰ πρόσωπον αὐτοὺς προδότας ἀποκαλεῖν. τοι-

---

5. O fol. 229v *Ur* 174 (hoc fragmentum et alterum lib. XXXI cap. 2 secundum Schweighaeuserum disposita sunt, quamvis series eclogarum in O haec sit: 31, 1. 31, 5. 31, 2. 30, 23 (olim cap. 20). 31, 6 cet.; quae series ne sic quidem servari potest, ut spreto codicis Turonensis testimonio libri XXX capita 19—24 omnesque res a. 588 gestae ad librum XXXI trahantur, id quod suadet Schweigh. tom. VII p. 705 s.) 9. P *Va* 112 Ὅτι τὸ μέγεθος τοῦ πρὸς Καλλ. μίσους, vel Ὅτι τὸ πρὸς Καλλ. μῖσος *Rei* 761 περικαλλικράτους P, corr. *Va* 10. τοὺς alterum add. *Di* 12. σικῶνι P, corr. *Va* 13. μακρας (sine acc.) P, corr. *Rei* 761 15. εἰς ταύταις P, εἰ ταύταις *Va*, corr. *Rei* 762 καθίη P, corr. *Sch* 17. κατιέναι et 19. κατιέντες *Va* βαλανίτην P, corr. thesauri Stephanei editores Angli 18. ἀφιέναι P, corr. *Be* 22. ἐπιβάλοι P, corr. *Rei* 762

αὐτῃ τις ὑπέδραμε προσκοπὴ καὶ μῖσος κατὰ τῶν προειρημένων.

RES ASIAE.

1088 * Ὅμοιοι γὰρ ἦσαν οἱ τὴν Περαίαν κατοικοῦντες 24
τοῖς οἰκέταις τοῖς ἐκ τῶν δεσμῶν ἀνελπίστως λελυμένοις, (31,28)
οἵτινες ἀπιστοῦντες τοῖς παροῦσι μείζω μὲν λαμβάνουσι 2
τῆς κατὰ φύσιν κινήσεως, οὐ δοκοῦσι δὲ γινώσκεσθαι παρὰ
τοῖς ἀπαντῶσιν οὐδὲ συνορᾶσθαι διότι λέλυνται σαφῶς,
ἐὰν μή τι παράλογον ποιῶσι καὶ τῶν ἄλλων ἐξηλλαγμένον.

RELIQUIAE LIBRI XXXI.

RES ITALIAE. RHODIORUM ET GALLOGRAECORUM LEGATIONES.

a. u. 589
1066 * Ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσ- 1
σιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους, καὶ συνθήκας
ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους, μὴ πρότερον λύσειν
τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον. οἱ δὲ 2
Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων, καὶ θεωροῦντες
οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ
πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως
τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμ-
πον εἰς τὴν Ῥώμην, δόντες ἐντολὰς πειράζειν πάλιν περὶ
τῆς συμμαχίας. οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θε- 3
ρείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον, καὶ παραυ-
τίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττο-
μένοις διεσάφουν, καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας,
πολλοὺς καὶ ποικίλους διατιθέμενοι λόγους. ἡ δὲ σύγκλη- 4

---

1. *τῶν Va*, *τὸν* P 3. conf. Ernestum Schulze de excerpt. Const. p. 14—16 4. M *Ma* 438 *Hey* 78, 15 *ἦσαν* Schulzius l. c. pro *εἰσιν* 6. 7. *μείζονος μὲν ἱμείρουσιν ἢ κατὰ* cet. *Hu* 7. *κίνησιν* Orellius ind. lect. acad. Turic. a. 1834 p. 8 10. libro XXXI Polybius res ab anno 589 ad 592 gestas comprehendisse videtur 12. O fol. 228ᵛ *Ur* 173 post libri XXX cap. 22 *ἐπολέμησαν* coni. *Ur* *κνώσιοι* OU, corr. *Ca* 930 13. *μετὰ γὰρ τυνίων* O *τοὺς ῥωμαίους* U 14. *ἐνόρκους Ur* pro *ἐν ὅρκοις* 15. *ἕλην* O, *ἕλειν Ur* 16. *καυνῶν* O 21. *θερίας Ur*, *θεωρίας* O, corr. *Ca* 931 25. *διαθέμενοι* OU, corr. *Na* 353

τος ἔδωκεν ἀπόκρισιν ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησε, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὐτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν.

2 * *Ὅτι τοῖς παρὰ τῶν ἐκ τῆς Ἀσίας Γαλατῶν πρεσβευταῖς συνεχώρησαν τὴν αὐτονομίαν μένουσιν ἐν ταῖς ἰδίαις κατοικίαις καὶ μὴ στρατευομένοις ἐκτὸς τῶν ἰδίων ὅρων.*

RES SYRIAE. ANTIOCHUS EPIPHANES.

3 * *Ὁ δ' αὐτὸς οὗτος βασιλεὺς ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλουργίᾳ τῆς δωρεᾶς ὑπερᾶραι τὸν Παῦλον, ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπ' αὐτοῦ ἐπὶ Δάφνης, ὡς πολλὴν γενέσθαι τῶν*
2 *Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν. ἀρχὴν δ' ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν, οὕτως ἐπιτε-*
3 *λεσθεῖσαν. καθηγοῦντό τινες Ῥωμαϊκὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἁλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι· μεθ' οὓς Μυσοὶ πεντακισχίλιοι.*
4 *συνεχεῖς δ' ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον* 1067
καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους.
5 *ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλιοι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες, οἷς*
6 *ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τετταράκοντα. τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ*
7 *χρυσοστέφανοι, οἱ δ' ἄλλοι ἀργυροφάλαροι. μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι ἑταῖροι ἱππεῖς· οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν*

3. *ῥοδίους* O 4. O fol. 229^{c} *Ur* 174 post cap. 5 7. Diodor. 31, 16. 17. 17^{a} ed. Dind. 8. Athen. 5 p. 194^{c}; e Polybii libro XXXI haec repetita esse disertis verbis testatur idem 10 p. 439^{b} 10. 11. *μεγαλοεργίᾳ δωρεᾷ* cod. A, *μεγαλοδωρεᾷ* (volnit *μεγαλοδωρίᾳ*) *Ca*, corr. *Rei* 19. *συνεχεῖς ἦσαν· κίλικες δ' εἰς* codices, corr. *Di* 24. *τεσσαράκοντα* Athen., item p. 1233, 9 25. *Νισαῖοι Ca* pro *πισαῖοι*

*φίλων σύνταγμα, ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν
κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει 8
τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα
τῶν ἱππέων, περὶ χιλίους. τελευταία δ' ἦν ἡ κατάφρακτος 9
ἵππος, οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀν-
δρῶν ἐσκεπασμένων τοῖς ὅπλοις· ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι
καὶ πεντακόσιοι. πάντες δ' οἱ προειρημένοι εἶχον πορ- 10
φυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζωωτάς.
ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τετ- 11
ταράκοντα, ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς. καθ'
ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ.*

*Τὴν δ' ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, ὡς ἐν 12
κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς
ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δ' εὐτρεφεῖς
περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι τριακοσίων,
ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι. τὸ δὲ τῶν ἀγαλμάτων 13
πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι· πάντων γὰρ τῶν παρ'
ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων,
προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα,
τὰ δ' ἠμφιεσμένα στολαῖς διαχρύσοις. καὶ πᾶσι τούτοις 14
οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας
ἐν διασκευαῖς πολυτελέσι παρέκειντο. εἵπετο δ' αὐτοῖς 15
καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ καὶ
1068 Ἠοῦς καὶ Μεσημβρίας. τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυ- 16
ρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν· ἑνὸς
γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι
παῖδες ἐπόμπευσαν ἀργυρώματ' ἔχοντες, ὧν οὐδὲν ἔλαττον
ὁλκὴν εἶχε δραχμῶν χιλίων. βασιλικοὶ δὲ παῖδες παρῆλ- 17
θον ἑξακόσιοι χρυσώματ' ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυ-
σῶν καλπίδων μύροις ἔρραινον, εἰς διακοσίας. ταύταις δ' 18
ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα
γυναῖκες, ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς*

9. *δὲ τετρακόσια* *Rei* 11. *ἀνεσκευασμένοι* vel *πολυτελῶς διεσκευασμένοι* Meinekius anal. ad Athen. p. 86 15. *θεωρία* codices, *θεωρίαι* vulgo, corr. *Ca* 25. *ἐπινοήσειεν* coni. *Sch* 26. *ἐπιστολαγράφου* cod. A, corr. *Ca* 27. *ἔλαττον'* Meinekius

19 διεσκευασμέναι. καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν.

4 Ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονομαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθ' ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυμνασίῳ πάντες ἐκ 2 χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ μύρῳ· ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου. παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον ἀμαράκινον 3 ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις. ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα ποτὲ δὲ χίλια πεντακόσια, μετὰ τῆς πολυτελεστάτης διασκευῆς.

4 ὁ δὲ δι' αὐτοῦ χειρισμὸς πολλῆς εὐτελείας καὶ καταφρονήσεως ἦν οἰκεῖος. παρέτρεχε γὰρ παρὰ τὴν πομπὴν ἱππάριον ἔχων εὐτελές, καὶ τοὺς μὲν προάγειν κελεύων τοὺς δὲ ἐπέχειν, ἄλλους δὲ

ὁ δὲ χειρισμὸς ἐγίνετο τῶν πραγμάτων δι' αὐτοῦ τοῦ βασιλέως· ἵππον γὰρ ἔχων εὐτελῆ παρέτρεχε παρὰ τὴν πομπήν, τοὺς μὲν προ-

---

3 — p. 1236, 5. Athen. 10 p. 439[b]: ἐν δὲ τῇ πρώτῃ καὶ τριακοστῇ ὁ αὐτὸς Πολύβιός φησι συντελοῦντα αὐτὸν ἐν τῇ Ἀντιοχείᾳ ἀγῶνας συγκαλέσαι πάντας Ἕλληνας, κρατεῖν βουλόμενον τοῦ Παύλου (sic *Πι* pro καὶ τῶν βουλομένων τοὺς πολλούς), ἐπὶ τὴν θέαν. καὶ πλείστων παραγινομένων ἐν τοῖς γυμνασίοις πάντας ἐκ χρυσῶν ὁλκείων (sic *Ur* I 240 pro ὁλκίων) ἤλειφε κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ καὶ ἰρίνῳ. καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς. καὶ ὁ χειρισμὸς τῆς διακονίας δι' αὐτοῦ ἐγίνετο. κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν οὓς δ' ἀνέκλινεν. καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις εἰσφέροντας αὐτὸς εἰσῆγεν. καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμὸν ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ' ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων καὶ ὑπὸ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης ὁ βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία (distinctis litteris ea expressa sunt quae ad verbum conveniunt cum superiore loco) 6. ὁλκείων *Ur* I 238 pro ὁλκίων 11. κατασκευῆς Athen. altero loco 12. abhinc ad finem sinistra parte Diodori verba (31, 16, 2), dextra Athenaei posita sunt; ac Diodorum quidem multo accuratius Polybii stilum secutum esse facile apparet 15b. ἐντελῆ Coraes non inspecto Diodori loco

ὡς ἔτυχε διατάττων· ὥστε εἴ τις ἀφεῖλεν αὐτοῦ τὸ διάδημα, μηδένα τῶν ἀγνοούντων πιστεῦσαι τοῦτον εἶναι τὸν βασιλέα τὸν τῶν ὅλων κύριον, ὁρῶντα μηδ' ὑπηρέτου μετρίου φαντασίαν ἔχοντα. ἐν δὲ τοῖς πότοις αὐτὸς ἐφιστάμενος ταῖς εἰσόδοις οὓς μὲν εἰσῆγεν οὓς δὲ ἀνέκλινε, καὶ τοὺς διακόνους τοὺς τὰς παραθέσεις φέροντας διέταττεν. ἀκολούθως δὲ τούτοις προσιὼν τοῖς εὐωχουμένοις οἷ τύχοι ποτὲ μὲν ἐκάθιζε, ποτὲ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποτιθέμενος τὸν ψωμόν, ποτὲ δὲ νίπτων τὸ ποτήριον, ἀνεπήδα καὶ μετανίστατο, καὶ περιῄει πάντα τὸν πότον, προπόσεις λαμβάνων ὀρθὸς καὶ τοῖς ἀκροάμασι προσπαίζων. καὶ δή ποτε προκοπτούσης ἐπὶ πολὺ τῆς ἑστιάσεως καὶ τῶν πλειόνων ἤδη κεχωρισμένων, ἧκεν ὑπὸ τῶν μίμων εἰσφερόμενος περικεκαλυμμένος· τεθεὶς δὲ ἐπὶ τὴν γῆν ὑπὸ τῶν συμπαιζόντων, μετὰ ταῦτα τῆς συμφωνίας προκαλουμένης ἀνεπήδα γυμνός, καὶ τοῖς μίμοις προσπαίζων ὠρχεῖτο τῶν ὀρχήσεων τὰς γέλωτα καὶ χλευ-
1069 *ασμὸν εἰωθυίας ἐπισπᾶσθαι, ὡς*

*ἄγειν κελεύων τοὺς δ'
ἐπέχειν. κατὰ δὲ τοὺς 5
πότους αὐτὸς ἐπὶ τὰς
εἰσόδους ἐφιστάμενος
οὓς μὲν εἰσῆγεν οὓς δ'
ἀνέκλινε, καὶ τοὺς δια-
κόνους δὲ τοὺς τὰς πα-
ραθέσεις φέροντας αὐ-
τὸς εἰσήγαγεν. καὶ πε- 6
ριπορευόμενος οὗ μὲν
προσεκάθιζεν, οὗ δὲ
προσανέπιπτε· καὶ
ποτὲ μὲν ἀποθέμενος
μεταξὺ τὸν ψωμὸν ποτὲ
δὲ τὸ ποτήριον ἀνεπήδα
καὶ μετανίστατο καὶ
περιῄει τὸν πότον,
προπόσεις λαμβάνων
ὀρθὸς ἄλλοτε παρ' ἄλ-
λοις, ἅμα δὲ καὶ τοῖς
ἀκροάμασι προσπαί-
ζων. προϊούσης δ' ἐπὶ 7
πολὺ τῆς συνουσίας καὶ
πολλῶν ἤδη κεχωρι-
σμένων, ὑπὸ τῶν μίμων
ὁ βασιλεὺς εἰσεφέρετο
ὅλος κεκαλυμμένος καὶ
εἰς τὴν γῆν ἐτίθετο ὡς
εἷς ὢν δῆτα τῶν μί-
μων. καὶ τῆς συμφω- 8
νίας προκαλουμένης*

2a. *μηδέν' ἂν Hu* 8b. in *φέροντας* consentit Diodorus, *εἰσφέροντας* Athenaeus altero loco 9b. *εἰσήγαγεν* aoristo tempore non scripsisse Polybium praeter Diodorum demonstrat Athenaeus altero loco
27b. nec *κεκαλυμμένος* nec *συγκεκαλυμμένος*, quod altero loco Athenaeus habet, Polybianum esse videtur, sed quod Diodorus servavit *περικεκαλυμμένος*

*πάντας αἰσχυνθέντας ἐπὶ τοῖς
πραττομένοις φεύγειν ἐκ τοῦ πό-
του, καὶ ἕκαστον τῶν ἀπηντηκό-
των ἐπὶ τὴν πανήγυριν, ὅτε μὲν
9 εἰς τὴν ὑπερβολὴν τῆς χορηγίας
ἐμβλέψαι καὶ τὴν ἐν τοῖς ἀγῶσι
καὶ πομπείαις οἰκονομίαν καὶ διά-
ταξιν τῶν ὅλων, καταπλήττεσθαι
καὶ θαυμάζειν καὶ τὸν βασιλέα
καὶ τὴν βασιλείαν, ὅτε δὲ εἰς αὐ-
τὸν ἀτενίσαι καὶ τὸ τῶν ἐπιτη-
δευμάτων κατεγνωσμένον, ἀπι-
στεῖν εἰ περὶ μίαν καὶ τὴν αὐτὴν
φύσιν τοσαύτην ἀρετὴν καὶ κακίαν
ὑπάρξαι δυνατόν ἐστιν.*

ἀναπηδήσας ὠρχεῖτο καὶ ὑπεκρίνετο μετὰ τῶν γελωτοποιῶν, ὥστε πάντας αἰσχυνομένους φεύγειν. ταῦτα δὲ πάντα συνετελέσθη ἐξ ὧν τὰ μὲν ἐκ τῆς Αἰγύπτου ἐνοσφίσατο, παρασπονδήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα, τὰ δὲ καὶ τῶν φίλων συμβαλλομένων. ἱεροσυλήκει δὲ καὶ τὰ πλεῖστα τῶν ἱερῶν.

5 * *Ὅτι μετὰ τὴν συντέλειαν τῶν ἀγώνων, ἄρτι τούτων
γεγονότων, ἧκον οἱ περὶ τὸν Τιβέριον πρεσβευταί, κατα-
2 σκόπων ἔχοντες τάξιν. οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν
Ἀντίοχος καὶ φιλοφρόνως, ὥστε μὴ οἷον τοὺς περὶ τὸν
Τιβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρα-
τριβῆς ἔμφασιν ἔχον ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ
καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν
3 ὑπερβολὴν τῆς κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας· ὅς γε
πρὸς τοῖς ἄλλοις καὶ τῆς αὐλῆς παρεχώρησε τοῖς πρε-
σβευταῖς, μικροῦ δὲ καὶ τοῦ διαδήματος κατὰ την ἐπίφασιν,
4 καίπερ οὐκ ὢν τῇ προαιρέσει τοιοῦτος, ἀλλὰ τοὐναντίον
ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους.*

RES ITALIAE. RHODIORUM ET ACHAEORUM LEGATIONES.

6 * *Ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν* a. u. 590
*πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων
τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ*

---

16. O fol. 229^{r} *Ur* 173 post cap. 1 27. *ἀλλοτριώτατα — Ῥωμαίους* coll. Diodoro 31, 17 add. *Sch* 28. Liv. epit. 46 29. O fol. 229^{v} *Ur* 174 post libri XXX cap. 23

Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου
τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος. οἱ 2
μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντο Εὐμέ-
νους τοῦ βασιλέως, φάσκοντες αὐτῶν τέ τινα χωρία παρ-
αιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι
τὸ παράπαν, οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν,
ἀλλὰ τοὺς μὲν τὰ σφέτερα φρονοῦντας σωματοποιεῖν, τοὺς 3
δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι
τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρό-
πον ἐλαττοῦν. ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν 4
τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν
1070 ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας. ἡ δὲ 5
σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτ᾽ ἀπέρριπτε
τὰς διαβολὰς οὔτ᾽ ἐξετίθετο τὴν ἑαυτῆς γνώμην, ἀλλὰ
συνετήρει παρ᾽ ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν
Εὐμένη καὶ τὸν Ἀντίοχον· τοῖς γε μὴν Γαλάταις αἰεί τι 6
προσετίθει καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας. οἱ δὲ 7
περὶ τὸν Τιβέριον, ἥκοντες ἀπὸ τῆς πρεσβείας, οὐδὲν
περιττότερον ἠδυνήθησαν οὔτ᾽ αὐτοὶ διαλαβεῖν οὔτε τῇ
συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν
Ἀντίοχον ἤπερ ἂν καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ διε-
λάμβανον· οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ 8
τὴν ἀπάντησιν φιλανθρωπίᾳ.

Μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥοδίους διήκουε 7
τούτων. ὁ δ᾽ Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ 2
βέλτιον ἢ κατὰ τὴν πρὸ ταύτης πρεσβείαν· ἀφέμενος γὰρ 3
τοῦ κατηγορεῖν τῶν ἄλλων ὥρμησεν ἐπὶ τὸ παραιτεῖσθαι
καθάπερ οἱ μαστιγούμενοι τὰς πληγάς, φάσκων ἱκανοῖς

---

1. σάτυρος O 4. αὐτῶν OU, αὐτοῦ *Ur* 7. ἀλλὰ τοῖς O τὰ σφέτερα μὲν OU, transposuit *Di* 7. 8. τοῖς δὲ τὰ εἰς ῥωμαίων O 13. ὄν τ᾽ ἀπέριπτε O 14. ἐξεφαίνετο O, ἐξέφαινε *Ur*, corr. *Hu* (conf. cap. 19, 3) 16. ᾀεί O, ἀεί vulgo 17. οἱ δὲ παρὰ — 23. φιλανθρωπίᾳ post cap. 8, 10 ἀκληρούντων leguntur in O (fol. 233r) et U (*Ur* 178); transposuit *Sch* 21. ἂν del. *Di*, ἃ voluisse videtur epitomator (Polybius ipse quid hic et in proximis scripserit, definiri non potest) 22. ἐξετέκοντο O, ἐξετρέποντο coni. *Sch* τῇ] τὴν O 24. προσκαλεσάμενοι O 25. ἔστη] ἐνεστήσατο τὸν λόγον *Hu*

προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς
4 ἁμαρτίας. καὶ προσθέμενος ἐξηγεῖτο τὰς ἐλαττώσεις, κε-
φαλαιωδῶς διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν
ἀπολωλέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων
ἱκανὸν πλῆθος, τριττοὺς πολέμους ἀναγκασθέντες πολε-
μεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν, ὧν
5 ἐλάμβανον παρὰ τῶν προειρημένων. "ἀλλ' ἴσως" ἔφη
"ταῦτα μὲν ἔχει λόγον· καὶ γὰρ ἐδώκαθ' ὑμεῖς αὐτὰ τῷ
δήμῳ, μετὰ χάριτος διὰ τὴν εὔνοιαν, κἀφανίζοντες αὐτὰ
κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης τινὸς
6 ὑποψίας καὶ διαφορᾶς ὑμῖν. ἀλλὰ Καῦνον δή που δια-
κοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολεμαίου
στρατηγῶν, καὶ Στρατονίκειαν ἐλάβομεν ἐν μεγάλῃ χάριτι
7 παρ' Ἀντιόχου τοῦ Σελεύκου· καὶ παρὰ τούτων τῶν πό-
λεων ἀμφοτέρων ἑκατὸν καὶ εἴκοσι τάλαντα τῷ δήμῳ πρόσ-
8 οδος ἔπιπτε καθ' ἕκαστον ἔτος. τούτων ἁπασῶν ἐστερή-
μεθα τῶν προσόδων, θέλοντες πειθαρχεῖν τοῖς ὑμετέροις 1071
9 προστάγμασιν. ἐξ ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς Ῥο-
δίοις τῆς ἀγνοίας ἢ Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις
10 ὑμῖν ὑπάρξασι. τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως·
καταλέλυται γὰρ ἡ τοῦ λιμένος πρόσοδος, ὑμῶν Δῆλον μὲν
ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρ-
ρησίαν, δι' ἧς καὶ τὰ κατὰ τὸν λιμένα καὶ τἆλλα πάντα
11 τῆς πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας. ὅτι δὲ
12 τοῦτ' ἔστιν ἀληθές, οὐ δυσχερὲς καταμαθεῖν· τοῦ γὰρ ἐλ-
λιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος ἑκατὸν
μυριάδας δραχμῶν νῦν ἀφῃρήκατε πεντεκαίδεκα μυριάδας,
ὥστε καὶ λίαν, ὦ ἄνδρες Ῥωμαῖοι, τὴν ὑμετέραν ὀργὴν

---

1. μείζωσι O 3. καὶ ante πρῶτον add. O 4. εἰς ἃς coni. *Sch* μὲν] μὴ O 5. τρισσοὺς OU vulgo ante *Di* 6. πρόσοδον O 9. διὰ τὴν εὔνοιαν *Hu*, τὴν εὔνοιαν OU, τὴν εὔνοιαν ἐμφανίζοντες *Rei* 711, τῆς εὐνοίας anonymus ind. philol. (*Philologischer Anzeiger*) a. 1869 p. 93 καὶ χαρίζοντες OU (sed in O ante χ vestigium notae α agnoscitur), καὶ ἀφανίζοντες coni. *Sch* 14. τοῦ Niebuhrius comment. acad. Berolin. a. 1820/21 p. 91 pro καὶ 15. ρ̅ OU 18. πράγμασι O 23. τὰ om. O 25. ἐλλιμνίου *Ur* 26. εὑρίσκοντο O ρ̅ OU 27. εὑρήκατε OU, εὑρίσκει *Be*, corr. *Hu* ιε̅ OU

ἧφθαι τῶν κυρίων πόρων τῆς πόλεως. εἰ μὲν οὖν συμβεβήκει 13
πάνδημον γεγονέναι τὴν ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα
τοῦ δήμου, τάχ' ἂν ἴσως ἐδοκεῖτε καὶ ὑμεῖς εὐλόγως ἐπίμονον
καὶ δυσπαραίτητον ἔχειν τὴν ὀργήν· εἰ δὲ σαφῶς ἴστε 14
παντάπασιν ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλο-
γίας, καὶ τούτους ἅπαντας ἀπολωλότας ὑπ' αὐτοῦ τοῦ δή-
μου, τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε; καὶ 15
ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότα-
τοι καὶ μεγαλοψυχότατοι· διόπερ, ὦ ἄνδρες, ἀπολωλεκὼς 16
ὁ δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν,
ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος διατετέλε-
κεν, ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, 17
λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμ-
μαχίαν, ἵνα γένηται τοῦτο ἐμφανὲς ἅπασιν, ὅτι τὴν μὲν
ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, ἀνακεχωρήκατε δ'
ἐπὶ τὴν ἐξ ἀρχῆς αἵρεσιν καὶ φιλίαν. τούτου γὰρ χρείαν 18
ἔχει νῦν ὁ δῆμος, οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν
συμμαχίας." ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια δια-
λεχθεὶς Ἀστυμήδης ἐδόκει πρεπόντως τοῖς καιροῖς πε-
ποιῆσθαι τοὺς λόγους· πλεῖστά γε μὴν συνήργησαν τοῖς 19
Ῥοδίοις πρὸς τὸ τυχεῖν τῆς συμμαχίας οἱ περὶ τὸν Τιβέριον
ἄρτι παραγεγονότες. οὗτοι γὰρ ἀπομαρτυρήσαντες πρῶτον 20
1072 μὲν πᾶσι τοῖς τῆς συγκλήτου δόγμασι πεπειθαρχηκέναι
τοὺς Ῥοδίους, ἔπειτα πάντας τοὺς αἰτίους τῆς ἀλλοτριό-
τητος κατακεκρίσθαι θανάτου παρ' αὐτοῖς, ἥττησαν τοὺς
ἀντιλέγοντας καὶ ἐποιήσαντο τὴν πρὸς Ῥωμαίους συμ-
μαχίαν.

* Ὅτι μετά τινα χρόνον εἰσῆλθον οἱ παρὰ τῶν Ἀχαιῶν 8
πρέσβεις, ἔχοντες ἐντολὰς ἀκολούθως ταῖς ἀποκρίσεσιν
αἷς πρότερον ἔλαβον· αὗται δ' ἦσαν διότι θαυμάζουσι 2

1. *πόρων Na* 244 pro *τόπων* *μὲν Ur* pro *μὴ* *οὖν* add. *Sch* 3. *τάχ' ἂν Ben* 230 pro *τάχα* 6. *ἐπ' αὐτοῦ* O 7. *τί*] *τὸ* O 9. *ἄνδρες* OU, *ἄνδρες Ῥωμαῖοι Ur* 11. *χρόνου* OU, corr. *Ca* 934 *ἀναδεχόμενοι* O 14. *ἀφανὲς* OU, corr. in O prima m. in marg. 15. *ἀποτίθεσθαι* O 19. *πεποιεῖσθαι* O 20. *πλείστας* O 26. *Ῥοδίους* anonymus loco ad p. 1238, 9 citato 28. O fol. 232r *Ur* 177 30. *εἰς πρότερον ἔλαβον. αὐτὰ δ'* O

πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι, περὶ τούτων αὐτοὺς πα-
3 *ρακαλοῦσι κρίνειν. διὸ τότε παρῆσαν οἱ περὶ τὸν Εὐρέαν,*
πάλιν ἐξ ἀρχῆς ἐμφανίζοντες διότι τὸ μὲν ἔθνος οὔτε
δικαιολογουμένων ἀκήκοε τῶν κατῃτιαμένων οὔτε κρίσιν
4 *οὐδεμίαν πεποίηται περὶ αὐτῶν, τὴν δὲ σύγκλητον ἀξιοῖ*
πρόνοιαν ποιήσασθαι τῶν ἀνθρώπων, ἵνα κρίσεως τύχωσι
5 *καὶ μὴ καταφθαρῶσιν ἄκριτοι, καὶ μάλιστα μὲν αὐτὴν*
ἐξετάσασαν διασαφῆσαι τοὺς ἐνόχους ὄντας τοῖς ἐγκλή-
μασιν, εἰ δὲ διὰ τοὺς περισπασμοὺς αὐτὴ μὴ δύναται
τοῦτο ποιῆσαι, τοῖς Ἀχαιοῖς ἐπιτρέψαι περὶ τοῦ πράγ-
ματος, οἳ πειράσονται μισοπονήρως χρήσασθαι τοῖς αἰ-
6 *τίοις. ἡ δὲ σύγκλητος διακούσασα τῶν πρεσβευτῶν ἀκο-*
λούθως ταῖς ἐντολαῖς διαλεγομένων, καὶ δυσχρηστοῦσα διὰ
7 *τὸ πανταχόθεν ἐξελέγχεσθαι (τό τε γὰρ κρίνειν οὐκ ἐνό-*
μιζεν αὐτῇ καθήκειν, τό τε χωρὶς κρίσεως ἀπολύειν τοὺς
ἄνδρας πρόδηλον ἔχειν ἐδόκει τὸν ὄλεθρον τοῖς φίλοις
8 *αὐτῶν), διόπερ ἀναγκαζομένη, καὶ βουλομένη παρελέσθαι*
καθόλου τὴν ἐλπίδα τῶν πολλῶν ὑπὲρ τῆς τῶν κατεχομέ-
νων σωτηρίας, ἵνα συμμύσαντες πειθαρχῶσιν ἐν μὲν Ἀχαΐᾳ
τοῖς περὶ τὸν Καλλικράτην, ἐν δὲ τοῖς ἄλλοις πολιτεύμασι
τοῖς δοκοῦσιν εἶναι Ῥωμαίων φίλοις, ἔγραψαν ἀπόκρισιν
9 *τοιαύτην, ὅτι ἡμεῖς οὐχ ὑπολαμβάνομεν συμφέρειν οὔθ'*
ἡμῖν οὔτε τοῖς ὑμετέροις δήμοις τούτους τοὺς ἄνδρας
10 *ἐπανελθεῖν εἰς οἶκον. ταύτης δὲ τῆς ἀποκρίσεως ἐκπε-*
σούσης οὐ μόνον περὶ τοὺς ἀνακεκλημένους ἐγένετό τις ὁλο-
σχερὴς ἀθυμία καὶ παράλυσις τῆς ψυχῆς, ἀλλὰ καὶ περὶ
τοὺς Ἕλληνας ὡσανεὶ κοινόν τι πένθος ἅτε δοκούσης τῆς
ἀποκρίσεως ὁλοσχερῶς ἀφαιρεῖσθαι τὴν ἐλπίδα τῆς σωτη- 1073
11 *ρίας τῶν ἀκληρούντων. κατὰ δὲ τὴν Ἑλλάδα διαγγελθείσης*

---

1. *αὐτοῖς* O, corr. pr. m. 3. *ἀρχῆς Ca* 934 pro *αὐτῆς* *ἐμφανίζον* O 4. *δικαιολογούμενον* OU, corr. *Ca* 935 *κατητιωμένων* OU, corr. *Be* 9. *περισπασαμένους* OU, corr. *Ur* *αὐτῇ* O 17. *διόπερ* demonstrat aut ab epitomatore orationem in brevius contractam esse aut post parenthesin pauca intercidisse 19. *συμμίξαντες* OU, corr. *Rei* 712 auctore *Ca* 935 *ἐν μὲν αἰκία* O 21. *φίλοις* add. *Rei* 712, *οἰκείοις Hu* 22. *ἡμεῖς* OU, *ὑμῖν Ur* 22. 23. *οὔτε ἡμῖν* add. *Rei* 712 23. *ὑμετέροις Ur*, *ἡμετέροις* O[s]U *τούτους* om. *Ur* 25. *ἀνακεκληρουμένους Ur*

*τῆς ἀποκρίσεως τῆς τοῖς Ἀχαιοῖς δεδομένης ὑπὲρ τῶν
καταιτιαθέντων, τὰ μὲν πλήθη συνετρίβη ταῖς διανοίαις,
καί τις οἷον ἀπελπισμὸς ὑπέδραμε τοὺς ἀνθρώπους, οἱ* 12
*δὲ περὶ τὸν Χάροπα καὶ Καλλικράτην καὶ πάντες οἱ τῆς
αὐτῆς ὑποθέσεως προεστῶτες μετέωροι πάλιν ἐγενήθησαν.*

RES GRAECIAE.

RES ASIAE.

. * *Ὅτι Τιβέριος τοὺς Καμμανοὺς τὰ μὲν βιασάμενος* 9
τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις.
* *Εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων* 2
*ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτταλον καὶ τὸν Ἀθή-
ναιον. συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνερ-* 3
*γῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ
τὸν Ἄτταλον, ἀλλὰ καὶ τοὺς Γαλάτας παρωξυγκέναι καὶ
τοὺς Σελγεῖς καὶ πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς
τὴν αὐτὴν ὑπόθεσιν, ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπε-* 4
*στάλκει τοὺς ἀδελφοὺς ἀπολογησομένους πρὸς τὰς ἐπιφε-
ρομένας διαβολάς. οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον* 5
*ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας
ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτρι-
ψάμενοι τὰς ἐπιφερομένας αἰτίας ἀλλὰ καὶ τιμηθέντες ἐπ-
ανῆλθον εἰς τὴν Ἀσίαν. οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη* 6
*καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ
Γάιον Σουλπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρε-
σβευτὰς ἐξαπέστειλεν ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς* 7
*Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαι-
μονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας,
μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον* 8

---

1. *τῆς* ante *ἀποκρ.* add. *Sch* 2. *καταιτισθέντων Ur* 4. *χάρο-
πον* OU, corr. *Sch* 5. *ἐγεννήθησαν* O 6. Pausan. 7, 11 7. Liv.
epit. 46 8 et 10. O fol. 233v *Ur* 179 11. *τὸν* ante *Ἄτταλον* add.
Di 14. *τὸν Ἀντίοχον* coni. *Gro* *παρωξυκέναι* OU, corr. *Rei* 713
15. *σελγεῖς* U, *ἐλεγεῖς* O, *Ἐλγεῖς Ur* 16. *αὐτὴν*] *ἀσίαν* O
17. *τοὺς ἐπιφερομένους* O 20. *ἀποτρεψάμενοι* OU, corr. *Rei* 713
23. *ὑποψίαν* U 24. *σολπίκιον* O 25. *ἐξαπέστελλεν* vulgo in-
vito O 28. *πολὺ πραγμονίσοντας* O

*καὶ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται
καὶ κοινοπραγία κατὰ Ῥωμαίων.*

10 *Ὅτι Γάιος ὁ Γάλλος, χωρὶς τῶν ἄρτι ῥηθέντων
ἀλογημάτων, παραγενόμενος εἰς τὴν Ἀσίαν ἐκθέματα κατὰ
2 *τὰς πόλεις ἐξέθηκε τὰς ἐπιφανεστάτας, κελεύων, εἴ τις*
βούλεται κατηγορεῖν Εὐμένους τοῦ βασιλέως, ἀπαντᾶν εἰς
3 *Σάρδεις ἐπί τινα χρόνον ὡρισμένον. μετὰ δὲ ταῦτα παρα-* 1074
γενηθεὶς αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνα-
4 *σίῳ ἐπὶ δέχ' ἡμέρας διήκουε τῶν κατηγορούντων, πᾶσαν*
ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ τοῦ βασι-
5 *λέως, καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶ κατηγορίαν ἅτε*
παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ
πρὸς Εὐμένην διαφορᾷ.
6 *Ὅτι καθ' ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ
Εὐμένει προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλ-
ληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλι-
βομένῳ τὴν εὔνοιαν προσνεμόντων.

RES SYRIAE.

11 *Ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ βασιλεύς, βου-
λόμενος εὐπορῆσαι χρημάτων, προέθετο στρατεύειν ἐπὶ τὸ
2 *τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυμαΐδα. παραγενόμενος*
δ' ἐπὶ τοὺς τόπους, καὶ διαψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ
μὴ συγχωρεῖν τῇ παρανομίᾳ τοὺς βαρβάρους τοὺς οἰκοῦν-
3 *τας περὶ τὸν τόπον, ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος*

---

1. *τὰ* ante *κατὰ* add. *Ur* *γένηται Sch* 3. P *Va* 145; in marg. habet P *ΛοΓο ΛΑ* 8. *προκαθίσας Rei* 762 11. *ἐλέγχων* idem *εἰς κατηγορίαν Hu* 14. M *Ma* 438 *Hey* 78, 20 18. Joseph. archaeol. 12, 9, 1. 2, Liv. epit. 46 19. P *Va* 145 19—1243, 1. Joseph. l. c.: *ὥστε θαυμάζειν* (scil. *ἐμέ*, i. e. Josephum) *Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι. τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστι τιμωρίας ἄξιον. εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτω, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τοῖς τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν παρὰ τὴν ὑφ' ἡμῶν ἀληθῆ νομίζουσιν* 21. *ἐλυμάδα* P, corr. *Va* 22. *ἐπὶ τὸν τόπον* Didotiana 23. *τοὺς* ante *οἰκ.* add. *Sch*

ἐξέλιπε τὸν βίον, δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέ- 4
σθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ
προειρημένον ἱερὸν παρανομίαν.

* Ὅτι Δημήτριος ὁ τοῦ Σελεύκου, πολὺν ἤδη χρό- 12
νον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν, πάλαι
μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχεσθαι· δοθῆναι γὰρ ὑπὸ 2
Σελεύκου τοῦ πατρὸς τῆς ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου
δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ τῶν ἐκεί-
νου τέκνων ὁμηρεύειν. οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρό- 3
νον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν (ἦν
γὰρ ἔτι παῖς)· τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν 4
ἐποιήσατο λόγους εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ
παρακαλῶν κατάγειν αὐτὸν ἐπὶ τὴν βασιλείαν· καθήκειν
γὰρ αὐτῷ μᾶλλον ἢ τοῖς Ἀντιόχου τέκνοις τὴν ἀρχήν. δια- 5
θεμένου δὲ καὶ πλείονας λόγους αὐτοῦ πρὸς τὴν προειρη-
μένην ὑπόθεσιν, καὶ μάλιστα προσδραμόντος ἐν τῷ λέγειν
1075 διότι συμβαίνει καὶ πατρίδα καὶ τροφὸν τὴν Ῥώμην ὑπάρ-
χειν αὐτῷ, καὶ τοὺς μὲν υἱοὺς τῶν ἐκ τοῦ συνεδρίου ἅπαν-
τας ἀδελφῶν ἔχειν διάθεσιν τοὺς δὲ βουλευτὰς πατέρων
διὰ τὸ παραγενέσθαι μὲν ἔτι νήπιος, τότε δὲ κατὰ τὴν
ἡλικίαν ὑπάρχειν ἐτῶν εἴκοσι καὶ τριῶν, ἐνετρέποντο μὲν 6
ἅπαντες ἀκούοντες ἐν ἑαυτοῖς, κοινῇ γε μὴν ἔδοξε τῇ συγ-
κλήτῳ τὸν μὲν Δημήτριον κατασχεῖν, τῷ δὲ καταλελειμ-
μένῳ παιδὶ συγκατασκευάζειν τὴν ἀρχήν. τοῦτο δ' ἐποίη- 7
σεν, ὡς ἐμοὶ δοκεῖ, ὑπιδομένη τὴν ἀκμὴν τοῦ Δημητρίου,
μᾶλλον δὲ κρίνασα συμφέρειν τοῖς σφετέροις πράγμασι
τὴν νεότητα καὶ τὴν ἀδυναμίαν τοῦ παιδὸς τοῦ διαδε-
δεγμένου τὴν βασιλείαν. ἐγένετο δὲ τοῦτο δῆλον ἐκ τῶν 8
μετὰ ταῦτα συμβάντων. εὐθέως γὰρ καταστήσαντες πρε- 9
σβευτὰς τοὺς περὶ Γναῖον Ὀκταούιον καὶ Σπόριον Λοκρή-
τιον καὶ Λεύκιον Αὐρήλιον ἐξέπεμψαν, τοὺς διοικήσοντας

1. ἐξέλιπε Suid. v. δαιμονᾶν, ἐξέλειπε P 2. κατὰ] διὰ Suid. 4. O fol. 234v *Ur* 179 5. ὁμηρίαν O 8. τῶν add. *Be* 9. χρόνου *Ur* 10. ἀδυναμίαν *Ur* pro δύναμιν 18. τῶν *Ca* 937 pro τοὺς ·πάντας *Ben* 299 21. $\overline{\kappa}$ καὶ $\overline{\gamma}$ OU ἐτρέποντο OU, corr. *Ca* 937 25. δοκεῖν *Ben* 299 ὑπειδομένη OU, corr. *Be* ἀρχὴν U (non O) 30. Γναῖον *Ur*, τιβέριον OU λοκρίτιον O, Λουκρήτιον *Ur*

10 *τὰ κατὰ τὴν βασιλείαν ὡς αὐτῇ προῄρητο, διὰ τὸ μηδένα τὸν ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενιζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δη-*
11 *μητρίῳ· μάλιστα γὰρ τοῦτο προσεδόκων. οἱ μὲν οὖν περὶ τὸν Γναῖον ἐξώρμησαν ἔχοντες ἐντολὰς πρῶτον μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι, καὶ καθόλου λυμήνασθαι τὴν*
12 *βασίλειον δύναμιν. προσενετείλαντο δὲ τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι· συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημοκρατικῆς καὶ συνεδριακῆς*
13 *πολιτείας στασιάζειν πρὸς αὐτούς. ἔδει δὲ τοὺς περὶ τὸν Γναῖον καὶ τὰ περὶ τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀρια-*
14 *ράθου βασιλείαν ἐποπτεῦσαι. μετὰ δέ τινα χρόνον αὐτοῖς ἐπαπεστάλη γράμματα παρὰ τῆς συγκλήτου καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ βασιλεῖς διαλῦσαι κατὰ δύναμιν.*

RES ARIARATHIS.

13 * *Ὅτι κατὰ τούτους τοὺς καιροὺς παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα*
2 *τῷ βασιλεῖ. ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι'* 1076
αὐτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλ' ἐκ χειρὸς ᾠκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀρια-
3 *ράθην. ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς*

---

1. *αὐτῇ* O, *αὐτὴ* *Ur*, *αὐτοὶ* *Rei* 714 *προηρεῖτο* O (U), *προηροῦντο* *Rei*, corr. *Hu* *μηδένα τὸν* *Hu* pro *μηδέν' αὐτῶν* 2. *εἶναι* om. *Ur* 4. *παραδόσθῆσθαι* et in marg. *γρ' παραδόσθαι* O[1] 6. *γάϊον* O *πρῶτας* O, *πρώτας* vulgo, corr. *Hu* 7. *ναύτας* O, corr. pr. m. in marg. *διατρῆσαι* *Rei* 714 9. *βασιλείου* *Ur* *τὰ* om. O 12. *πρὸς* ante *τοὺς* repetit O 13. *τοῖς γαλάταις* O 14. *τιναχρόν* (sic) O 15. *ἐπεστάλη* O 18. N fol. 106v *Ur* 181 *τοὺς καιροὺς τούτους* vulgo invito N 19. *μάρκιον* N 21. *Τρόημοι* *Ur* 22. *ἀποτελέσθαι* idem 22. 23. *ἀλλ' ἐκ χειρὸς ἀντῳκοδόμησεν αὐτοῖς ὁ βασιλεύς τιν' ἄδικον ἐπιβαλομένοις τόλμαν* *Hu*, *ἀλλ'· ἐκεχειρίαν ὡρκωμότησαν, τότε ἀδικωτάτην ἐπιβαλόμενοι τόλμαν* Madvig. adversar. crit. I 484 23. *δόκην* *Ur* *ἐπιβαλλόμενοι* N

οὓς ὁ βασιλεὺς τοὺς ἁρμόζοντας λόγους ποιησάμενος,
καὶ τἆλλα φιλανθρώπως ὁμιλήσας, ἐκείνους μὲν εὐλο-
γοῦντας ἀπέστειλε· μετὰ δὲ ταῦτα παραγενομένων πρε- 4
σβευτῶν τῶν περὶ Γναῖον Ὀκταούιον καὶ Σπόριον Λο-
κρήτιον, καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν
πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, βραχέα περὶ τού- 5
των κοινολογησάμενος, καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς
τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ
Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς
περὶ τὸν Ὀκταούιον, ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστα- 6
σίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων
αὐτῆς, καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνά-
μεως καὶ συνεφεδρεύσειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι
πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς. οἱ δὲ περὶ τὸν Γναῖον, 7
ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προ-
θυμίαν, κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς
παραπομπῆς, εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, 8
διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθι-
νῶν Ῥωμαίοις φίλων.

RES ITALIAE. ARIARATHIS PHILOPATORIS ET RHODIORUM LEGATIONES.

a. u. 591 * Ὅτι παρεγένοντο κατὰ τὸν αὐτὸν καιρὸν παρὰ Ἀρια- 14
ράθου τοῦ νεωστὶ διαδεδεγμένου τὴν Καππαδοκῶν βα-
σιλείαν πρέσβεις ἀνανεωσόμενοι τήν τε φιλίαν καὶ συμ-
μαχίαν τὴν προϋπάρχουσαν, καὶ καθόλου παρακαλέσοντες 2
τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ
προθυμίαν, ἣν ἔχει καὶ κοινῇ καὶ κατ' ἰδίαν πρὸς ἅπαν-
τας Ῥωμαίους. ἡ δὲ σύγκλητος διακούσασα τῶν λόγων 3

---

1. *ποιησάμενος* vulgo post *βασιλεὺς* positum invito N 3. *μετὰ ταῦτα δὲ* N 4. *Λουκρήτιον* *Ur* 5. *περὶ* om. N 11. *εἰκεότητα* N, *οἰκειότητα* *Ur*, *σκαιότητα* coni. *Be*, corr. *Rei* 714 13. *συνεφεδρεύειν* N 20. 21. Diodor. 31, 28. 22. ed. Dind., Liv. epit. 46; praeterea ad a. 591 narrationemque de Ptolemaei Philometoris Romam adventu, quam e Polybio repetitam servavit Diodorus 31, 18, pertinere videtur fragmentum apud Suid. v. *προσαγγελία*: *τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας παρεῖναι τὸν Ἀρχίαν* 22. O fol. 235v *Ur* 182

*τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν, καὶ καθό-
λου τὴν ὅλην αἵρεσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλάν-
4 θρωπος ἐγενήθη. τοῦτο δ' ἐγένετο μάλιστα διὰ τὸ τοὺς
περὶ τὸν Τιβέριον, καθ' ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκε- 1077
ψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς, ἐπανελθόντας εὐφήμους
λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου τῆς
5 βασιλείας αὐτῶν· οἷς πιστεύσαντες οἱ τοῦ συνεδρίου τούς
τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην
αἵρεσιν τοῦ βασιλέως.*

15 (16) * *Ὅτι Ῥόδιοι διαπεπνευκότες ἐκ τῆς περὶ αὐτοὺς
γενομένης δυσχερείας ἔπεμπον εἰς τὴν Ῥώμην πρεσβευτὰς
2 τοὺς περὶ Κλεαγόραν, Κάλυνδαν ἀξιώσοντας σφίσι πα- 1078
3 ραχωρηθῆναι, περὶ δὲ τῶν ἐχόντων ἐν τῇ Λυκίᾳ καὶ Καρίᾳ
κτήσεις αἰτησομένους τὴν σύγκλητον, ἵνα αὐτοῖς ἔχειν ἐξῇ
4 καθὰ καὶ πρότερον· ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι
τοῦ δήμου τῶν Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τρια-
κοντάπηχυν.*

RES RHODIORUM.

16 (17) * *Ὅτι τῶν Καλυνδέων ἀποστάντων Καυνίων, καὶ
μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλομένων αὐτοὺς τῶν Καυ-
νίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους οἱ Καλυν-
2 δεῖς, ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν ἐπὶ ποσὸν
3 ἀντεῖχον τοῖς ὑπεναντίοις, ἀγωνιῶντες δὲ τὸ μέλλον πρε-
σβεύειν μὲν * * * ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὴν
4 πόλιν. οἱ δὲ Ῥόδιοι πέμψαντες βοήθειαν καὶ κατὰ γῆν
καὶ κατὰ θάλατταν, τήν τε πολιορκίαν ἔλυσαν καὶ παρέ-
5 λαβον τὴν πόλιν. συνέβη δὲ καὶ τὴν σύγκλητον αὐτοῖς
βεβαιῶσαι τὴν τῶν Καλυνδέων κτῆσιν.*

---

2. *ἀποδεξάμενοι* O 2. 3. *φιλανθρώπως ἀπεκρίθη Rei* 714 4. *τὸν* om. O 5. *τὰ*] *τὰς* O 10. O fol. 236^r *Ur* 183 12. *Κάλυνδαν*] *καὶ λάνδαμιν* O, *καὶ λύνδαμιν* U, *Κάλυνδαν πόλιν Sch* (*πόλιν* om. *Di*) *ἀξιώσοντες* OU, corr. *Ur* 15. *κολοσσὸν Ur*, *κολοὺς* U, *πολλοὺς* O 16. *τριάκοντα πῆχυς* O 19. O fol. 236^r *Ur* 183 20. *πολυορκεῖν* O *ἐπιβαλλομένων* OU, corr. *Di* 21. *ἀπεκαλέσαντο* OU, corr. *Rei* 714 *οἱ καλλοκυδεῖς* O 23. 24. *πρεσβεύειν μὲν* OU, *πρέσβεις ἐξέπεμψαν πρὸς Ῥοδίους Ur*, *ἐπρεσβεύοντο Be* 25. *καὶ καταγαγεῖν* O, corr. pr. m. in marg. 26. *πολυορκίαν* O 27. *αὐτῆς* O 28. *κλανδίων* O

RES ARIARATHIS PHILOPATORIS.

1077 * *Ὅτι δὲ Ἀριαράθης ὁ βασιλεὺς Καππαδοκίας προσ-* 17
δεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, (15)
νομίσας ἐκ τῶν ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν
αὐτῷ, ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς
θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία.
μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν 2
Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσασθαι τὰ
τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ. τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ 3
τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν, οὐ βουλόμενος
ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς
προθέσεως, καίπερ βαρέως φέρων τὸ γεγονός. ἀξιωματι-
κὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε τοὺς πρέσβεις. τῶν δὲ 4
περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομι-
σθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρ-
ουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδε-
μονικῶς.

* *Ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελέσθαι * παραινέσεσι* 5
δὲ Ἀριαράθου τοῦτ᾽ οὐκ ἔπραξεν ἀλλ᾽ ἐντιμότερον εἶχεν
αὐτὸν ἢ πρότερον. οὕτως ἥ τε τοῦ δικαίου φύσις ἔχει 6
μεγάλην δύναμιν, αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ
παραινέσεις, ὥστε μὴ μόνον τοὺς φίλους ἀλλὰ καὶ τοὺς
ἐχθροὺς πολλάκις σῴζειν καὶ μετατιθέναι τὰς φύσεις αὐτῶν
πρὸς τὸ βέλτιον.

* *Ὅτι παντὸς ἐπιστολίου τὸ κάλλος ἐστὶ συστατι-* 7
κώτερον.

RES ITALIAE. PTOLEMAEI PHYSCONIS LEGATIO.

a. u.
592 * *Ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασι-* 18
λείαν, παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην

---

2. O fol. 236v *Ur* 183 (ante cap. 15 [16] hoc fragmentum transposuerat *Sch*) Ὁ δὲ *Ur* 5. *καθίκετο Hu* 6. *ἠστία* O 18. M *Ma* 438 *Hey* 78, 23 *ἐπανελθεῖν* M, corr. Geelius •]. ρ . . | M, *Ἀρα . θ . . Ma* (*τῶν νεανίσκων ἑκάτερον τὸν παρ᾽ ἑαυτῷ διαχειρισάμενον διελέσθαι τὴν Σωφηνήν* Diodor. 31, 22) 23. *σώζειν* M 25. M *Ma* 438 *Hey* 78, 28; sententiam fragmenti recte explicat Luchtius, nec tamen quam ad personam et rem id pertineat, definiri potest
27. Diodor. 31, 23 ed. Dind., Liv. epit. 46 28. O fol. 237r *Ur* 184

ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὐτῷ πρὸς τὸν 1079
2 *ἀδελφόν, φάσκων οὐχ ἑκὼν ἀλλὰ κατ' ἀνάγκην, τῷ καιρῷ*
3 *περιληφθείς, πεποιηκέναι τὸ προσταττόμενον. καὶ παρε-*
κάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὐτῷ· καὶ γὰρ
τούτου γενομένου καταδεεστέραν ἕξειν μερίδα τοῦ ἀδελφοῦ
4 *παρὰ πολύ. τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον*
ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ
πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν
Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα δι' αὐτοὺς ἔχοι· τοιαύ-
την γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ
5 *προσκοπήν· διὸ καὶ παρ' ἐλπίδα καὶ παραδόξως δεδομέ-*
νων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως δέξαιτο,
καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους παρὰ τἀ-
6 *δελφοῦ καὶ δοίη περὶ τούτου· τοῦ δὲ Πτολεμαίου πᾶσι*
τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος ἅμα μὲν ὁρῶσα τὸν
μερισμὸν ἄνισον γεγονότα τελέως, ἅμα δὲ βουλομένη δι-
ελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν αἰτίων γενομένων
τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρα-
7 *καλουμένοις ἐπὶ τῷ σφετέρῳ συμφέροντι. πολὺ γὰρ ἤδη*
τοῦτο τὸ γένος ἐστὶ τῶν διαβουλίων παρὰ Ῥωμαίοις, ἐν
οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζον-
ται τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ
8 *δοκοῦντες εὐεργετεῖν τοὺς ἁμαρτάνοντας. διὸ καὶ καθο-*
ρῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας, καὶ δε-
διότες, ἄν ποτε τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ
9 *καθήκοντος, κατέστησαν πρεσβευτὰς Τίτον Τορκουᾶτον καὶ*
Γναῖον Μερόλαν, τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν
Πτολεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν
10 *αὐτῶν πρόθεσιν. καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν,*

---

5. *καὶ* ante *τούτου* add. *Ca* 941 6. *Κανουλήϊον Ur* 8. *καὶ τὴν Sch* (*καὶ Rei* 715, *non solum* interpretatus erat *Ca* 941), *κατὰ* OU 9. *ἔχει* O, sed *οι* superscr. pr. m. 11. *προκοπήν* O 12. *δέξαιτο Sch*, *δέξαι* OU, *δέξασθαι Ca* 941 16. *ἄνισον* add. *Sch*, *ἄλογον* vel *ἄδικον Rei* 715 21. *κατασκευάζοντας* O, *κατασκευάζοντα Ur*, corr. *Ca* 942 22. *χειριζόμενοι* OU, corr. *Sch* 25. *φρονῇ* vulgo invito O 27. *μηρολᾶν* O, *Μεροῦλαν Ur*, corr. *Sch* 28. *ἐκείνου* coni. *Be*

δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου.

DEMETRIUS ROMA FUGIT.

* *Ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ* 19
τὸν Γναῖον περιπετείας, ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ 2
βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε,
1080 *παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ*
μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους,
ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλο- 3
μένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδ' ἐκτί-
θεσθαι καθόλου τὴν αὑτῆς γνώμην, ὁ δὲ Δημήτριος πτοη- 4
θεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύ-
βιον, καὶ προσανέφερε διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ
συγκλήτῳ περὶ τῶν καθ' αὑτόν. ὁ δὲ παρεκάλει μὴ δὶς 5
πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλ' ἐν ἑαυτῷ τὰς ἐλπίδας
ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς γὰρ ὑπο-
δεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς. ὁ δὲ Δημή- 6
τριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετ'
ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ
τῶν αὐτῶν. ὁ δὲ προειρημένος ἄκακος ὢν καὶ κομιδῇ νέος 7
συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου· πεπεῖσθαι
γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρηκε, τῆς γε
ὁμηρείας αὐτὸν ἀπολύσειν· ἄτοπον γὰρ εἶναι τελέως, Ἀν- 8
τιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν,
Δημήτριον ὁμηρεύειν ὑπὲρ αὐτοῦ. τούτοις μὲν οὖν τοῖς 9
λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προει-
ρημένος, καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης
αὐτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν Ἀντιόχῳ συγ-
κατασκευάζειν. καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν 10
αὐτοῦ διαλεχθέντος ἔμεινεν ἡ σύγκλητος ἐπὶ τῆς αὐτῆς

3. Liv. epit. 46 4. O fol. 238r *Ur* 185 *κατὰ*] *περὶ Ur* 6. *πρεσβευτῶν* coni. *Be* 8. *μὴ* om. O 12. *προεκάλει* O 13. *δεῖ Sch*, *δ' εἰ* O et, ut videtur, U, *δέει Ur* *ἐντυχὼν* O et, ut videtur, U, corr. *Ur* 14. *μὴ δὶς Ur* pro *μηδεὶς* 16. *τολμῶντι βασιλείας* U 22. *ἐπὶ τῆς* O *ἐστέρησε Ur* 26. *εἰσῆλθον* O 28. *ἐπὶ τὴν* O

11 αἱρέσεως. ὅπερ εἰκὸς ἦν· καὶ γὰρ πρότερον οὐ διὰ τὸ
μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινε τὴν ἀρχὴν τῷ
παιδὶ συνδιαφυλάττειν, ἀλλὰ διὰ τὸ συμφέρειν τοῖς σφε-
12 τέροις πράγμασιν, μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς
διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάλη-
ψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως.

20 Πλὴν ὅ γε Δημήτριος μάτην ἐξάσας τὸ κύκνειον, καὶ
γνοὺς ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ Πολύβιος μὴ δὶς
2 πρὸς τὸν αὐτὸν λίθον πταίειν, μεταμεληθεὶς ἐπὶ τοῖς γε-
γονόσιν, ἅμα δὲ καὶ φύσει μεγαλόφρων ὑπάρχων καὶ τόλ-
μαν ἱκανὴν ἔχων πρὸς τὸ κριθέν, εὐθέως ἐκάλει Διόδωρον 1081
προσφάτως ἐκ τῆς Συρίας παραγεγονότα, καὶ μετεδίδου
3 περὶ τῶν καθ' αὑτόν. ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγό-
νει τοῦ Δημητρίου, πανοῦργος δ' ὤν, καὶ κατωπτευκὼς
4 ἐπιμελῶς τὰ κατὰ τὴν Συρίαν, ὑπεδείκνυεν αὐτῷ διότι τῶν
μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναίου φόνον, καὶ διαπι-
στούντων τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν τῶν δὲ
περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ συγκλήτου πεπεισμέ-
νης ἐκ τῶν τοῦ βασιλέως φίλων γεγονέναι τὴν εἰς τοὺς
σφετέρους πρεσβευτὰς παρανομίαν, κάλλιστον εἶναι καιρὸν
5 ἐπιφανῆναι τοῖς πράγμασιν· ταχέως γὰρ τοὺς μὲν ἐκεῖ με-
ταρρίψειν τὴν βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς
ἑνὸς ποιήσηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολ-
μήσειν ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυ-
6 σίαν τοιαῦτα διεργασαμένοις. λοιπὸν εἶναι τὸ λαθεῖν
ἐκ τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς
7 ἐπιβολῆς αὐτοῦ. δοξάντων δὲ τούτων μετεπέμπετο τὸν
Πολύβιον, καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει συνεπιλα-
βέσθαι τῆς ἐπιβολῆς, καὶ συνδιανοηθῆναι πῶς ἂν χειρι-
8 σθείη τὰ κατὰ τὸν δρασμόν. συνέβαινε δὲ κατὰ τὸν και-

2. τὸν δημητρίου O 3. συνδιαφυλάσσειν OU vulgo ante *Di* συμφέρον *Ur* 5. τῆς om. *Ur* 7. ἐξανίσας OU, corr. *Sch* 13. τῶν] τὸν O 14. πανούργως O, sed ος superscr. pr. m. 16. φόβον OU, corr. *Gro* not. in Polyb. p. 450 auctore *Ca* 943 διαπιστευόντων OU, corr. *Gro* 21. μεταρίψειν O 23. ποιήσεται O τῆς δὲ συγκλήτου O 24. βοηθήσειν OU, βοηθῆσαι coni. *Be*, corr. *Di* συνεπισχύσειν *Ur* 25. τὸ λαληθὲν U 26. 27. ἔνοιαν τῆς ἐπιβουλῆς O

ρὸν τοῦτον Μένυλλον μὲν τὸν Ἀλαβανδέα παρεῖναι πρε-
σβεύοντα παρὰ τοῦ πρεσβυτέρου βασιλέως Πτολεμαίου χάριν
τοῦ συγκατασταθῆναι καὶ δικαιολογηθῆναι πρὸς τὸν νεώτερον
Πτολεμαῖον· ἐτύγχανε δὲ προϋπάρχουσα τῷ Πολυβίῳ
πρὸς τὸν Μένυλλον ἰσχυρὰ συνήθεια καὶ πίστις, διὸ καὶ 9
νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν
συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλο-
τιμίας. ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς, ἀνεδέξατο τήν τε 10
ναῦν ἑτοιμάσειν καὶ τἆλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν.
οὗτος μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν 11
Καρχηδονίαν ναῦν ἱεραγωγόν, ταύτην ἐναυλώσατο. συμ- 12
βαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατ' ἐκλογὴν ἐκ
τῆς Καρχηδόνος, ἐφ' οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ
Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς. ἐναυλοῦτο
1082 δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν, διὸ καὶ τήν τε τῶν 13
ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο, καὶ φανερῶς
ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς.

Ἐπειδὴ δὲ πάντ' ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τ' 21
ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθ' αὐτόν, τὸν τροφέα
προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατ-
οπτεύσοντα τὰ ἐκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους. ὁ δὲ 2
σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβο-
λῆς· δυοῖν δ' ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Με-
νεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δ' οὐδενὶ
τῶν μετ' αὐτοῦ, καίτοι πλειόνων ὄντων. οὗτοι δ' ἦσαν 3
Ἀπολλωνίου κατὰ φύσιν υἱοὶ τοῦ μεγάλην μὲν εὐκαιρίαν
ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου
μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον. τῆς δὲ συνταχθείσης 4
ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέσθαι

---

1. *μενίθυλλος* O, *Μενίθυλλον Ur*, corr. *Sch* 2. *πρεσβύτου* OU, corr. *Ur* 5. *μενίθυλλον* OU 9. *ναῦ* O *ἑτοιμάσας* OU, *ἑτοιμάσαι Sch*, corr. *Di* 11. *ἐναλώσατο* et 14. *ἐναλοῦτο* OU, corr. *Ur* 12. *κατ' ἐκλογὴν λαμβάνεσθαι Ur* 13. *καρχηδόνων* O 18. *ἐπεὶ δ' ἦν πάντα Ur* *λοιπόν τ' Hu* Fleckeiseni annal. a. 1867 p. 676, *λοιπὸν* OU, *καὶ λοιπὸν Ca* 944 19. *τὸν* add. *Ca* 21. *συμβάντα* O 23. *ἀδελφοῖν Ur* *μενέσθεος* O, *Μενεσθέος Ur*, corr. *Ca* 945 24. *ἐκοινωνήσατο* O, *ἐκοινωνήσαντο Ur*, corr. *Be* *οὐδὲν* O 27. *σχόντος Rei* 716

5 παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον. παρὰ
γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τ᾽ ἦν· εἴθιστο γὰρ
6 ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ αὐτὸν ὄντας. οἱ δὲ
συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ
τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθ᾽ ἑαυτῶν ἕκαστος·
τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν
7 ἐπιοῦσαν αὐτοὶ παρεψόμενοι.˙ τὸν δὲ Πολύβιον συνέβαινε
κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην,
εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς
8 αὐτῷ μεταδιδόντος ἀεὶ περὶ τῶν ὑποπιπτόντων. διόπερ
ἀγωνιάσας ὁ προειρημένος μὴ τῆς εὐωχίας ἑλκυσθείσης,
ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτερικοῦ
τελέως ὑπάρχοντος, ἀπόρημά τι γένηται περὶ τὴν ἔξοδον
9 διὰ τὴν μέθην, γράψας βραχὺ πιττάκιον καὶ σφραγισά-
μενος, πέμπει παρ᾽ αὐτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ
θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου
δοῦναι τὸ πιττάκιον, μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος,
καὶ κελεύειν ἀποδιδόναι τῷ Δημητρίῳ παραχρῆμα διανα-
10 γνῶναι. γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν
11 ὁ Δημήτριος ἐπανέγνω. τὸ δὲ πιττάκιον περιεῖχε τὰς 1083
γνώμας ταύτας.

12 ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
τόλμα τι, κινδύνευε, πρᾶττ᾽, ἀποτύγχανε,
Ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν πρόου.
νῆφε καὶ μέμνησ᾽ ἀπιστεῖν· ἄρθρα ταῦτα τῶν φρενῶν.

22 Ταῦτα διαναγνοὺς ὁ Δημήτριος, καὶ συννοήσας τὰς
ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα

---

2. αὐτῷ ποιεῖσθαι — οὐχ οἷός τ᾽ ἦν *Hu* πιεῖν O 5. πλεῖον O 6. ἀγνείας O, Ἀναγνίας *Di* 7. παρεπόμενοι OU, παρεσόμενοι coni. *Be*, corr. *Na* 352 8. κατὰ κλίνην *Hu* pro κατακλινῆ 9. τοῦ μὲν ὕλλου O 11. τῆς συνηθείας OU, τῆς συνουσίας coni. *Sch*, corr. *Hu* 12. συμποσικοῦ OU, corr. *Ur* νεωτέρου OU, corr. *Hu* 13. μένηται U, μένη τὲ O, corr. *Ur* 14. πιττάκιον OU, πινάκιον *Ur* 17. μηδενὶ O 18. κελεύει OU, corr. *Ca* 945 20. περιέχει OU, corr. idem 23. ἴσον *Rei* 716 pro εἰς ὃ φέρειν ἐξ O τὶ ante πλέον additum in OU del. *Rei* 24. πράττε OU, elisit *Ca* 945 25. Ἐπίτυχε, nomen proprium, agnovit Meinekius Philol. XIV 5 26. μέμνησο OU, corr. *Sch* 27. συνστήσας O

προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμ-
προπεμπόντων αὐτὸν καὶ τῶν φίλων. παραγενόμενος δὲ ἐπὶ 2
σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς
τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας
ἀπαντᾶν ἐπὶ τὸ Κίρκαιον· ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνη- 3
γετεῖν τὸν ὗν, ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ
συνηθείας τὴν καταρχὴν γενέσθαι συνέπεσεν. μετὰ δὲ 4
ταῦτα τοῖς περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολήν, καὶ
κοινωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων. πάντων δὲ προ- 5
θύμως δεξαμένων τὸν λόγον, παρήγγειλε κατὰ σπουδὴν
ἐπανελθόντας ἐπὶ τὰς ἰδίας καταλύσεις τοῖς μὲν παισὶ
συντάξαι προάγειν ὑπὸ τὴν ἑωθινὴν εἰς τὰς Ἀναγνείας
καὶ μετὰ τῶν κυνηγῶν ἀπαντᾶν εἰς τὸ Κίρκαιον, αὐτοὺς 6
δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς
αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ τοῦ Δημητρίου
συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ τὸν προειρη-
μένον τόπον. γενομένων δὲ πάντων καθὼς προείρηται, 7
προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ στόμα τοῦ Τιβέριος.
ὁ δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, 8
φάσκων αὐτῷ προσπεπτωκέναι παρὰ τοῦ βασιλέως δι᾽ ὃ
δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ,
τῶν δὲ νεανίσκων τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν,
παρ᾽ ὧν ἐπιγνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν. διόπερ 9
αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν
περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν. τῶν δὲ ναυκλή- 10
1084 ρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦ-
λον ἐξ ἀρχῆς, καὶ πάντα κατηρτικότων ἐκ πολλοῦ τὰ πρὸς

1. συμπροπεσόντων vulgo invito O 2. αὐτῷ OU, corr. *Hu* 4. λαβόντα *Ur* 5. ἀπαντᾶν *Ur* pro ἀπάντων τὸ] τὸν O 6. ὗν *Sch* pro υἱόν πρὸς τὸν] πρῶτον O 8. νικάνοραν O 11. ἐλθόντας O 12. συνέταξε OU, συντάττειν *Ur*, corr. *Be* προσάγειν O 13. 14. αὐτὸς δὲ λαβὼν τὰς OU, corr. *Ur* 14. τὰς del. *Sch* ἀνακάμπειν O 15. εἰπόντα O, εἰκόταν U, corr. *Ur* τοῦ om. O 16. 17. τὴν προειρημένην τόπων O 17. post δὲ add. ἢ O 18. ὀστίαν O 19. δὲ om. O μέννυλλος O ἐκοινολόγει O 21. μένειν] μόνον O 22. τοὺς πιστοτάτους *Rei* 717, τοὺς δυσπιστοτάτους OU, δύο τοὺς πιστοτάτους coni. *Sch* ἐκπέμψειν *Na* 347 25. μέσης νυκτὸς O 27. κατηρτηκότων O

11 τὸν πλοῦν, παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην
φυλακὴν λήγουσαν, ὄντες ὀκτὼ καὶ παῖδες πέντε καὶ παι-
12 δάρια τρία. τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ
παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συ-
στήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι
13 μὲν ἐπέβησαν, ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας
τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν
ἔχων τοῦ πράγματος, ἀλλ' ὡς στρατιώτας τινὰς ἄγων παρὰ
τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.

23 Ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς ἐπιζητήσειν
ἔμελλε τὸν Δημήτριον οὐδὲ τοὺς μετ' ἐκείνου προάγοντας·
2 οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα
διελάμβανον, οἱ δὲ ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν
3 αὐτὸν τόπον ὡς ἐκεῖ παρεσόμενον. διὸ συνέβαινε τελέως
ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ τῶν παίδων τις, μεμα-
στιγωμένος ἐν ταῖς Ἀναγνείαις, ἔδραμεν ἐπὶ τὸ Κίρκαιον
4 ὡς ἐκεῖ τῷ Δημητρίῳ συμμίξων, οὐχ εὑρὼν δὲ πάλιν εἰς
5 τὴν Ῥώμην ἔτρεχεν ὡς κατὰ πορείαν ἀπαντήσων, οὐδαμῇ
δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησε τοῖς ἐν Ῥώμῃ φίλοις
6 καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας. ἐπιζητουμένου
δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν ἀφ' ἧς ὥρ-
7 μησεν, ὑπενοήθη τὸ γεγονός. τῇ δὲ πέμπτῃ σύγκλητος
εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημή-
τριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν.
8 τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες
αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν (καὶ γὰρ ἔσχε
φορὸν ἄνεμον) ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κω-
9 λύειν ἀδυνατῆσαι· πρεσβευτὰς δὲ κατέστησαν μετά τινας

2. 3. $\overline{\eta} - \overline{\varepsilon} - \overline{\gamma}$ OU 6. ἀπέβησαν O διαφάσκοντος OU, corr. *Rei* 717 7. ἀγγύρας O οὐκευδοκίσας δὲ μίαν, expunctis litteris κευδοκίσας O 12. μένοντες] προάγοντες U 13. ἀπεώτων O 14. τρόπον O, sed corr. pr. m. in marg. παρεσομένου *Ca* 947 διότι, expuncto τι, O 16. ἐναγνείαις O post Ἀναγνείαις add. ἀπάντων ἐπὶ τὸν αὐτὸν τόπον OU (repetita ex vs. 13), del. *Sch* κίρκυον O 17. εὑρὼν *Di* pro ὁρῶν 18. καταπόριαν O ἀπαντήσωσιν O, sed σων superscr. pr. m. 20. καταλελυμένοις O 22. πέμπτῃ] $\overline{\varepsilon}$ *Ur*, $\overline{\beta}$ O ἢ ante σύγκλ. add. *Rei* 717 24. ἐκτὸς *Sch*, ἐκτέον O, ἐκταῖον *Ur* τοῦ OU, ἐπὶ τοῦ *Ur* 27. κωλύσειν OU, corr. *Di* 28. ἀδυνατήσειν *Di*

ἡμέρας τοὺς περὶ Τιβέριον Γράκχον καὶ Λεύκιον Λέντλον
καὶ Σερουίλιον Γλαυκίαν, οἵτινες ἔμελλον πρῶτον μὲν 10
ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτ' ἐπιβαλόντες ἐπὶ
1085 τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ
τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ
πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευ-
κρινήσειν. διὸ τὸν Τιβέριον κατεστήσαντο πάντων αὐτό- 11
πτην γεγονέναι. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τού- 12
τοις ἦν.

* Ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ δι- 13
αποσταλησομένου πρὸς αὐτόν.

CATO QUERITUR DE LUXU ROMANORUM.

* Κάτων δὲ ἐκεῖνος, ὥς Πολύβιος ἱστορεῖ ἐν τῇ 24
πρώτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν, ἐδυσχέραινε καὶ ἐκε-
κράγει ὅτι τινὲς τὰς ξενικὰς τρυφὰς εἰσήγαγον εἰς τὴν
Ῥώμην, τριακοσίων μὲν δραχμῶν κεράμιον ταρίχων Πον- 2
τικῶν ὠνησάμενοι, καὶ μειράκια δ' εὔμορφα ὑπερβαλλούσης
ἀγρῶν τιμῆς.

* Ὅτι τοσαύτη τις ἀκολασία καὶ τηλικαύτη ἐνεπε- 3
πτώκει ἐκτοπωτάτων ἔργων τοῖς νέοις ὥστε πολλοὺς μὲν
ἐρώμενον ἠγορακέναι ταλάντου, πολλοὺς δὲ ταρίχου Πον-
τικοῦ κεράμιον τριακοσίων δραχμῶν. ἐφ' οἷς καὶ Μάρκος 4
ἀγανακτῶν εἶπέ ποτε πρὸς τὸν δῆμον ὅτι μάλιστ' ἂν κατ-
ίδοιεν τὴν ἐπὶ χεῖρον προκοπὴν τῆς πολιτείας ἐκ τούτων,
ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν εὐπρεπεῖς
παῖδες τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν ζευγη-
λατῶν.

---

1. *γράκχον* U 2. *βερουΐλιον* O *Γλαυκίαν* *Ca* 947, *γαλαίαν* O, om. *Ur* 3. *ἐποπτεύειν* O *εἶτ'* *Di*, *εἶθεν* U, *ὅθεν* O *ἐπιβάλλοντες* OU, corr. *Di* 7. *διὸ* — 8. *γεγονέναι* imperite ab epitomatore composita sunt 10. Suid. v. *προσανέχων* 12. Diodor. 31, 24. 37, 3, 6 ed. Dind. 13. Athen. 6 p. 274f 19. M. *Ma* 438 *Hey* 78, 29 19. 20. *τηλικαύτη φιλοτιμία τῶν ἐκτοπωτάτων ἔργων ἐμπεπτώκει* *Hu* 21. *Ποντικοῦ* *Hey*, qui *ἀλοντικοῦ* vel *ὀλοντικοῦ* in M legere sibi visus est 23. *ἀγανακτῶν* *Hey* e Diodoro 31, 24, tot fere litterae evanidae in M 24. *τὸ* ante *χεῖρον* add. *Di*

RES RHODIORUM.

25 (17a) * *Ὅτι Ῥόδιοι τἆλλα σῴζοντες τὴν τοῦ πολιτεύματος* 1078
προστασίαν βραχὺ παρώλισθον ἐν τούτοις τοῖς καιροῖς,
2 *ὡς ἐμὴ δόξα· ἐπεδέξαντο γὰρ μυριάδας σίτου ὀκτὼ καὶ*
εἴκοσι παρ᾽ Εὐμένους χάριν τοῦ τὸ λογευθὲν ἐκ τούτων
δανείζεσθαι, τὸν δὲ τόκον εἰς τοὺς μισθοὺς ὑπάρχειν τοῖς
3 *παιδευταῖς καὶ διδασκάλοις τῶν υἱῶν. τοῦτο δὲ στενο-*
χωρίας ὑπαρχούσης, καθάπερ ἐπὶ τῶν κατ᾽ ἰδίαν βίων,
ἴσως ἂν ἐπιδέξαιτό τις παρὰ τῶν φίλων ἕνεκα τοῦ μὴ
περιιδεῖν ἀπαίδευτα γινόμενα τὰ τέκνα διὰ τὴν ἀπορίαν·
εὐκαιρῶν δὲ τῷ βίῳ πᾶν ἄν τις ὑπομείναι μᾶλλον ἢ τὸν
διδόμενον τοῖς διδασκάλοις μισθὸν ἐρανίζεσθαι παρὰ τῶν
4 *φίλων· ὅσῳ δὲ μεῖζον δεῖ πόλιν ἰδιώτου φρονεῖν, τοσῷδε*
καὶ τὸ πρέπον ἐπὶ τῶν πολιτικῶν μᾶλλον ἢ τῶν ἰδίων
τηρητέον, Ῥοδίοις δὲ καὶ τελέως διά τε τὴν εὐκαιρίαν τὴν
ἐν τοῖς κοινοῖς καὶ τὴν ἐπίφασιν τῆς σεμνότητος.

RES AEGYPTI.

26 (25) * *Μετὰ δὲ ταῦτα Πτολεμαῖος ὁ νεώτερος παραγε-* 1085
γονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιζε
2 *ξενολόγιον ἐμβριθές, ἐν οἷς προσελάβετο καὶ Δαμάσιππον*
τὸν Μακεδόνα, ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους
3 *ἔφυγε μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας. ἀφι-*
κόμενος δὲ εἰς τὴν τῶν Ῥοδίων Περαίαν, καὶ ξενισθεὶς ὑπὸ
4 *τοῦ δήμου, προετίθετο πλεῖν εἰς τὴν Κύπρον. οἱ δὲ περὶ*
τὸν Τορκουᾶτον θεωροῦντες αὐτὸν συνεσταμένον ξενικὴν
χεῖρα βαρεῖαν, ὑπεμίμνησκον τῶν ἐντολῶν, διότι δεῖ χωρὶς
5 *πολέμου ποιεῖσθαι τὴν κάθοδον· καὶ τέλος ἔπεισαν αὐ-*

---

2. M *Ma* 439 *Hey* 79, 4 2. 3. *συζῶντες τῆι — προστασίαι* legerunt *Ma* et *Hey*, corr. *Di* 10. *γενόμενα* M, corr. Geelius 13. *πόλιν* Orellius ind. lect. Turic. a. 1834 p. 8, *πολίτην* legerunt *Ma* et *Hey*, *πολίτευμ᾽ Hu* 14. *πολιτικῶν* Orellius l. c. pro *πολλῶν* 17. Liv. epit. 46 18. O fol. 244r *Ur* 192 20. *ἐνβριθὲς* O 21. *φακῷ* OU, accentum corr. Meinekius vindic. Strab. p. 95 24. *οἱ*] *εἰ* O

τον ἕως Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι
καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν
αὐτοῖς ἐπὶ τοὺς τῶν Κυρηναίων ὅρους. αὐτοὶ δὲ πλεύσαν- 6
1086 τες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βα-
σιλέα πρὸς τὰ παρακαλούμενα, καὶ συναντήσειν ἐπὶ τοὺς
ὅρους ἔχοντες κἀκεῖνον μεθ' αὐτῶν. τούτοις μὲν οὖν τοῖς 7
λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ κατὰ
τὴν Κύπρον, τὸ μὲν ξενολόγιον διέλυσεν, αὐτὸς δὲ τὸ μὲν 8
πρῶτον εἰς Κρήτην ἀπέπλευσεν, τόν τε Δαμάσιππον ἔχων
μεθ' ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γναῖον Μερόλαν,
ξενολογήσας δὲ ἐκ τῆς Κρήτης περὶ χιλίους στρατιώτας
ἀνήχθη, καὶ διάρας εἰς τὴν Λιβύην κατέσχεν ἐπὶ τὸν
Ἄπιν.

Οἱ δὲ περὶ τὸν Τορκουᾶτον διακομισθέντες εἰς τὴν 27 (26)
Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον
Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν ἀδελφὸν καὶ συγχωρεῖν
αὐτῷ τὴν Κύπρον· τοῦ δὲ Πτολεμαίου τὰ μὲν ἐπαγγελ- 2
λομένου τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατα-
τρίβοντος τὸν χρόνον, στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν 3
Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἄπιν κατὰ τὸ συντεταγ-
μένον, καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφεῖσθαι,
τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γναῖον εἰς τὴν Ἀλεξάν-
δρειαν ὡς διὰ τούτου κἂν τῶν περὶ τὸν Τορκουᾶτον ἐπι-
γενομένων, συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον καὶ 4
τοῦ χρόνου διελκομένου, καὶ τετταράκοντα διελθουσῶν
ἡμερῶν καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν ἐνέπιπτε
περὶ τῶν ὅλων. ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος 5
ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευ-

1. *προσαγαγόντες* OU, *προσαγαγόντα* *Ur*, corr. *Rei* 718 2. *ἀπο- ρῆναι* O 3. *δὲ* om. O 6. *κἀκείνους* OU, corr. *Ur* 10. *Γνάϊον* *Ur*, *γενναῖον* OU *μερόλλαν* U 12. *λιβύνην* OU, corr. *Rei* 718 14. *τορκουάτον καὶ τὸν τῖτον* OU, *καὶ τὸν τῖτον* del. *Sch* 16. *δια- λύεσθαι* — 17. *Πτολεμαίου* om. O 20. *κριτῶν* O *λιβέῃ* O, *Λι- βύνῃ* *Ur*, corr. *Rei* 718 *ἄππιν* O 21. *ἀσχάλων* O *διασαφεῖσθαι* coni. *Sch*, *διασαφίσασθαι* O, *διασαφήσασθαι* *Ur* 23. *κἂν* *Be* pro *καὶ τῶν*] *τοὺς* O, unde *τοὺς* — *ἐπιγενομένους* coni. *Sch* *τουρκουά- τον* O 24. *τούτου τοῖς* *Ur* pro *τούτοις* 25. $\overline{\mu}$ OU 27. *πᾶν γένος* *Rei* 718 pro *παραγενόμενος*

τὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ ἑκόντας ἀλλ᾽ ἄκοντας.
6 κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολε-
μαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμ-
φρονεῖν τούτοις, κεκοινωνηκέναι δὲ περὶ τῆς ἀποστάσεως
7 καὶ Πτολεμαῖον τὸν Συμπετῆσιν, ὃς ἦν τὸ γένος Αἰγύ-
πτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βα-
σιλέως, καθ᾽ ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην.
8 τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετ᾽ ὀλίγον
διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι,
δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ τὴν
Κυρήνην ἀπολέσῃ, πάντα τἆλλα πάρεργα θέμενος ἀνέζευ- 1087
9 ξεν ἐπὶ Κυρήνης. παραγενόμενος δ᾽ εἰς τὸν Μέγαν καλού-
μενον καταβαθμὸν κατέλαβε τοὺς Λίβυας μετὰ τῶν Κυρη-
10 ναίων κατέχοντας τὰς δυσχωρίας. ὁ δὲ Πτολεμαῖος ἀπο-
ρούμενος ἐπὶ τῷ συμβαίνοντι, τοὺς μὲν ἡμίσεις τῶν στρα-
τιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας
ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις ἐπιφαίνεσθαι, τοὺς
δ᾽ ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ στόμα πρὸς τὴν
11 ἀνάβασιν. τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν
ἔφοδον καὶ λιπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως
ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ
12 συνέβαινε πλῆθος ἄφθονον ὕδατος ὑπάρχειν. ὅθεν ἀφορ-
13 μήσας ἑβδομαῖος ἧκε διὰ τῆς ἐρήμου. παραπλεόντων δ᾽
αὐτῷ καὶ τῶν ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους
στρατοπεδεύειν ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ περὶ
14 πεντακοσίους. οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰληφότες τῆς τοῦ
Πτολεμαίου προαιρέσεως ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν
πεπραγμένων, καὶ θεωροῦντες οὐ βασιλικὴν ἀλλὰ τυραννι-
15 κὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τὴν ὅλην αἵρεσιν, οὐχ οἷοί
τ᾽ ἦσαν ἐθελοντὴν σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν
ὑπομένειν ἐτόλμων ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν

---

3. *συμφρονεῖν Ur* pro *συμφέρειν* 10. *δήσας* O 11. *κυρίνην* O *ἀπολέσαι Ur* 13. *λίβυνας* OU, corr. *Rei* 718 post *μετὰ* add. *δὲ* O 17. *κατὰ νώτου Sch* pro *κατανοεῖν τοῦ* 19. *λιβύνων* OU 20. *λειπόντων Ur* 24. *περὶ Μοχυρῖνον Rei* 718 26. $\overline{\varphi}$ OU 27. *κατὰ* add. *Ur* 28. *τυρανικὴν* O 29. *ἀρχὴν Ur* pro *ἀρχαίαν* 30. *ἐθέλοντες* O 31. *ἀνέχομενοι* O

ἐλπίδος. διὸ καὶ τότε συνεγγίσαντος αὐτοῦ ἐξ αὐτῆς παρ- 16
ετάξαντο. καὶ τέλος ἡττήθη.
* Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γναῖος ὁ 28 (27)
Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ βασιλεῖ διότι
εἰς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ὁ ἀδελφός, ἀλλά
φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς διομολογουμένοις. ὁ 2
δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως προχειρισάμενος
Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελφοὺς ἐξαπέστελλε πρε-
σβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ Γναίου, διασαφήσοντας
τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ πλεονεξίας καὶ καταφρο-
νήσεως. ἀπέλυσε δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τοὺς περὶ 3
1088 Τίτον ἀπράκτους ὁ πρεσβύτερος Πτολεμαῖος. καὶ τὰ μὲν 4
κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν.

RELIQUIAE LIBRI XXXII.

RES ITALIAE.

a. u. 593 * Ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον παρὰ 1
τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν Κομανὸν
καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ περὶ τὸν Μέ-
νυλλον τὸν Ἀλαβανδέα, ὧν εἰσελθόντων εἰς τὴν σύγκλη- 2
τον, καὶ πολλῶν λόγων γινομένων καὶ φιλαπεχθῶν κατὰ
πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν περὶ Τίτον καὶ Γναῖον
ἀπομαρτυρούντων καὶ συνεπισχυόντων τῷ νεωτέρῳ μετὰ
πολλῆς σπουδῆς, ἔδοξε τῇ συγκλήτῳ τοὺς περὶ Μένυλλον 3
ἐν πένθ' ἡμέραις ἀποτρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμ-
μαχίαν ἀναιρεῖν τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν
νεώτερον πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δε-

3. O fol. 246r *Ur* 194 *γάϊος* O 4. *μερόλος* O, *Μερούλας* *Ur*, corr. *Sch* 6. *δεῖ* OU, corr. *Ca* 950 *διωμολογουμένοις* *Ur*, *διωμολογημένοις* coni. *Sch* 8. *ἐξαπέστελε* O 11. *ἀπέλυσαν* *Ur* 12. *ὁ πρεσβύτερος Πτολεμαῖος* *Rei* 718 s. pro *οἱ πρεσβευταὶ πορευόμενοι* 13. *κυρίνην* O 14. libro XXXII Polybius res ab anno 593 ad 598 gestas comprehendisse videtur 15. Diodor. 31, 23 ed. Dind. 16. O fol. 246v *Ur* 195 17. *κόμανον* O 18. *τοῦ βυ | τέρου* O 24. 25. *συμμαχίαν αἱρεῖν* O, corr. *Ur* (conf. Diodor. 31, 23)

4 δογμένα τῇ συγκλήτῳ. καὶ κατεστάθησαν Πόπλιος Ἀπού-
στιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς εἰς
τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δεδογμένα μετὰ
5 πολλῆς σπουδῆς. ὁ δὲ Πτολεμαῖος ἐπαρθεὶς εὐθέως
ἐξενολόγει, καὶ ταῖς ἐπιβολαῖς ὅλος καὶ πᾶς ἦν περὶ τὴν
6 Κύπρον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.

RES IN AFRICA GESTAE.

2 * Ὅτι κατὰ τὴν Λιβύην Μασσανάσσης θεωρῶν τὸ
πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμέ-
νων καὶ τὸ κάλλος τῆς χώρας ἣν καλοῦσιν Ἐμπόρια, καὶ
πάλαι τὸ πλῆθος τῶν προσόδων τῶν γινομένων ἐν τού- 1089
2 τοις τοῖς τόποις ὀφθαλμιῶν, ἐπεβάλετο καταπειράζειν τῶν
Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν λεγομένων
3 καιρῶν. τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος ἅτε
τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους αἰεὶ μὲν
ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας, τότε δὲ καὶ
4 τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· τῶν δὲ
πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ τοὺς Καρχη-
5 δονίους ἐπιμελῶς τηρεῖν αὐτάς. ἀμφοτέρων δὲ ποιουμένων
τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ τῶν ἀμφισβητου-
μένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυθότων διὰ ταῦτα
6 παρ' ἑκατέρων, αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦ-
σθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τῷ δικαίῳ ἀλλὰ τῷ πεπεῖσθαι
τοὺς κρίνοντας συμφέρειν σφίσι τὴν τοιαύτην γνώμην,
7 ἐπείτοι χρόνοις οὐ πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασσανάσσης,
διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου,
δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας,
8 οἱ δὲ οὐχ ὑπήκουσαν ὡς οὐδὲν αὐτῷ προσηκούσης. οὐ μὴν

1. *ἀστούβιος* OU, corr. *Ur* 7. Appian. Pun. 67s. 8. O fol. 247r *Ur* 195 *μασσανάσης* O 10. *ἐμπορία* O 11. *πάλαι*] *περὶ* *Gro* coll. 2, 17, 3, *πάλαι περὶ* *Rei* 719 coll. 1, 7, 2 13. *ἀλεγομένων* O 15. *ἀεὶ* O, *ἀεὶ* vulgo (paulo post vs. 22 *αἰεὶ* OU) 17. *ἐκτεθηλάνθαι* OU, corr. *Rei* 719 25. *ἐπεί τοι* *Be*, *ἐπὶ τοῖς* O, *ἐπεὶ τοῖς* *Ur*, *καίτοι* *Hu* *μανάσσης* O 26. *Ἀφθῆρα τὸν* *Be* pro *ἀφθήρατον* coll. Liv. 34, 62, 10

ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγομένους καιρούς, ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ πεντακόσια τάλαντα προσθεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέσθαι τὴν ἀμφισβήτησιν.

RES ASIAE.

* Ὅτι κατὰ τὴν Ἀσίαν Προυσίας μὲν ἐξέπεμψεν εἰς 3
τὴν Ῥώμην πρεσβευτὰς μετὰ Γαλατῶν τοὺς κατηγορήσοντας
Εὐμένους, οὗτος δὲ πάλιν τὸν ἀδελφὸν Ἄτταλον ἀπολογη- 2
σόμενον πρὸς τὰς διαβολὰς ἐξαπέστειλεν. Ἀριαράθης δὲ 3
τῇ τε Ῥώμῃ στέφανον ἀπὸ χρυσῶν μυρίων ἔπεμψε καὶ
πρεσβευτὰς τοὺς διασαφήσοντας τῇ συγκλήτῳ τὴν πρὸς
τὸν Τιβέριον ἀπάντησιν αὐτοῦ, καὶ καθόλου παρακαλέσοντας διασαφεῖν ὑπὲρ ὧν ἂν δέωνται, διότι πᾶν ποιήσειν ἕτοιμός ἐστι Ῥωμαίοις τὸ παραγγελλόμενον.

* Ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς τὴν Ἀν- 4
τιόχειαν πρὸς Δημήτριον, καὶ διασαφήσαντος τῷ βασιλεῖ
1090 τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς τοὺς περὶ Τιβέριον
ἐν τῇ Καππαδοκίᾳ, νομίσας ὁ βασιλεὺς ἀναγκαιότατον εἶναι 2
τῶν παρόντων τὸ τοὺς προειρημένους ἄνδρας ἐξομιλῆσαι
καθ᾽ ὅσον οἷός τ᾽ ἦν, πάντα τἆλλα πάρεργα ποιησάμενος 3
διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχόμενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπ᾽ αὐτῶν προσ-
αγορευθῆναι. καὶ γὰρ ἦν ὁ Τιβέριος εὔνους αὐτῷ δια- 4
φερόντως· διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέ-

---

1. *συνέβησαν* O, *συνεκλήθησαν* idem in marg., corr. *Ur* 2. *κατὰ* *Di* pro *διὰ* 3. *ἀπολαβεῖν* OU, corr. *Ur* 4. *φ̄* OU *προσθῆναι* O *καρπίας* O, *ἐπικαρπίας* coni. *Ur*, corr. *Di* *τῶν χωρίων* *Rei* 719 7. O fol. 248r *Ur* 196 10. *διαβολὰς* *Ur* pro *ἐπιβολὰς* *ἐξαπέστειλεν* coni. *Sch* (sed hic post *Ἄτταλον* id interserit), *ἐξαποστείλας* OU idque post *στέφανον* 12. *τὴν* *Sch*, *τὴν* | *τε* O(U), *τὴν τότε* *Hu* 13. 14. *καὶ καθόλου παρακαλέσοντας διασαφεῖν* om. *Ur* 14. *δέονται* O *πᾶν*] *παῖδα* O *ποιεῖν* *Di* 16. O fol. 248r *Ur* 197 21. *καθόσον οἷ θε τ᾽ ἦν* O 23. *ῥόδον* et in marg. pr. m. *ῥάδος* O, *ῥάδον* U 24. *ἐξειργάσαιτο* (sic) *Ur* invitis OU 26. *συνεβάλλετο* *Ur* invitis OU

5 *σθαι καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς, εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομίζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναίου γεγονότα καὶ σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην.*

RES ASIAE ET ACHAEORUM ROMAE IN SENATU TRACTATAE.

5 * *Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον παρὰ Ἀριαράθου* a. u. 594
πρέσβεις στέφανόν τε κομίζοντες ἀπὸ μυρίων χρυσῶν, καὶ
διασαφοῦντες τὴν τοῦ βασιλέως προαίρεσιν, ἣν ἔχει πρὸς
2 *τὰ Ῥωμαίων πράγματα * *. καὶ τούτων μάρτυρας ἐποι-*
3 *οῦντο τοὺς περὶ τὸν Τιβέριον. ὧν ἀνθομολογησαμένων*
ἡ σύγκλητος τὸν στέφανον ἀπεδέξατο μετὰ μεγάλης χάριτος, καὶ τὰ μέγιστα τῶν παρ' αὐτῇ νομιζομένων δώρων
ἀνταπέστειλε, τόν τε σκήπωνα καὶ τὸν ἐλεφάντινον δίφρον.
4 *τούτους μὲν οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν*
5 *ἡ σύγκλητος· μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος*
ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλατῶν
αὐτοῦ κατηγορησάντων, οὓς ἀπεστάλκει Προυσίας, καὶ
6 *πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα πάντων ἡ*
σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν τὸν Ἄτταλον,
ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλανθρώποις ἐξαπέστειλε·
7 *καθ' ὅσον γὰρ ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο*
πρὸς τὸν Εὐμένη, κατὰ τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε
τὸν Ἄτταλον.
6 * *Ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως*

1. post *καθικέσθαι* add. *τῆς προθέσεως Hu* *αὐτόν* coni. *Ur*, *αὐτῶν* OU, *αὐτῷ Ur* vulgo (sententia ab epitomatore in brevius contracta esse videtur) 7. O fol. 248ᵛ *Ur* 197; conf. Diodor. 31, 28 ed. Dind. 10. post *πράγματα* e Diodoro *ἔτι δὲ τὴν δι' ἐκείνους γενομένην ἀπόρρησιν τοῦ γάμου καὶ φιλίας πρὸς Δημήτριον* addit Ernestus Schulze de excerptis Constant. p. 53s. *ἐποιοῦντο Gro*, *ἐπέμποντο* OU, *ἐπήγοντο Di* 12. *χαρᾶς* O, sed in marg. pr. m. *γρ' χάριτος* 14. *σκήπωνα Ur*, *σκηπίονα* O, *σκηπίωνα Ca* 953, *σκίπωνα* coni. *Sch* 15. *οὖν* vulgo omissum invito O 18. *ἀπεστάλκει* coni. *Sch* pro *ἀπέσταλκε* *καὶ* add. *Ur* 23. *ἐφιλοπονεῖτο* U, *ἐφιλοφρονεῖτο Ur* *συνηύξετο* OU, corr. *Rei* 720 25. O fol. 249ᵛ *Ur* 198; conf. Diodor. 31, 29 ed. Dind., Appian. Syr 47

πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην, στέφανον ἀπο μυρίων
1091 χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ τὸν προσενέγκαντα
τῷ Γναίῳ τὰς χεῖρας ἄγοντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν 2
μὲν χρόνον διηπόρησε περὶ τούτων, πῶς δεῖ χρήσασθαι
τοῖς πράγμασιν, ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς 3
καὶ τὸν στέφανον· τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ
προσεδέξατο. καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην 4
ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναίου γενόμενον, ἀλλὰ καὶ
τὸν Ἰσοκράτην. οὗτος δὲ ἦν μὲν γραμματικός, τῶν τὰς 5
ἀκροάσεις ποιουμένων, φύσει δὲ ὢν λάλος καὶ πέρπερος
καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ
τῶν περὶ τὸν Ἀλκαῖον ἐν ταῖς συγκρίσεσιν ἐπιδεξίως σκω-
πτόντων αὐτὸν καὶ διαχλευαζόντων, παραγενόμενος δ' εἰς τὴν 6
Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ
τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, ἀλλὰ 7
καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε, φάσκων δίκαια πε-
πονθέναι τὸν Γναῖον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς
ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι
τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων
ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας. τοιαῦτα μὲν οὖν
ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν, ἐγένετο 7
δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης. ὁ μὲν γὰρ 2
Λεπτίνης μετὰ τὸ προσενέγκαι Γναίῳ τὰς χεῖρας εὐθέως
ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιη-
κέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπρᾶχθαι.
τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπο- 3
ρεύετο τῷ βασιλεῖ παρακαλῶν αὐτὸν μὴ δεδιέναι τὸν Γναίου
φόνον, μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαο-

---

1. *Μηνοχάρην Rei* 720 pro *μηνόχαριν* 2. *ἅμα* — 12. *συγκρίσεσιν* om. O 12. *συγκυρήσεσιν Rei* 720 14. *οὐκ εἶρτο* O 16. *πεπονθέναι Ur* pro *πεποιηκέναι* 18. *καταληφθῆναι* OU, corr. *Ur* 20. *ἀνέδην* coni. *Sch*, *ἀναίδης* OU, *ἀναιδοῦς Ur* *ἐξαισίας* O 23. *γαίῳ* O 24. *πεποιηκέναι* O, *πεπονθέναι τὸν Γναΐον Ur* sua sine dubio coniectura (v. cap. 6, 7) et invito U, *πεποιηκέναι τὸν Γνάιον Rei* 721 25. *πεπρᾶχθαι* coni. *Be*, *πεπραχθέναι* O, *πεπραχέναι Ur* 27. *μὴ μετιέναι Na* 248 28. *φόνον* O, *φόβον* U, item O pr. m. super vs. *λαοδικαιῶν* O, *Λαοδικαιέων Ur*, corr. *Ca* 954

4 δικέων· αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδά-
ξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα
5 πεποίηκεν. καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν
6 οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς, ὁ δ' Ἰσοκράτης
ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ,
τοῦ δὲ κλοιοῦ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ
τῆς ἁλύσεως σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς
7 δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη. διὸ καὶ παρ- 1092
εγένετο εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέ-
ψας ἄν τις ὁμολογήσειε διότι καὶ κατὰ σῶμα καὶ κατὰ
ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ
8 ἀποθηριωθῇ. ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ
καὶ θηριώδης ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ
9 τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου, τά τε κατὰ τὴν
διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοι-
αύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς
10 πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον. ὁ
δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε
τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι, πρός τε τοὺς
ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως,
καὶ προσδιωρίζετο μηδὲν αὐτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ
11 Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος· ἡ γὰρ σύγκλη-
τος, ὡς ἐμοὶ δοκεῖ, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς
ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα
τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν,
12 ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, ὥστ' ἔχειν ἐξουσίαν, ὅτε
13 βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι. διὸ καὶ τὴν ἀπό-
κρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν

1. πορεύεσθαι O 4. δὲ Ἰσοκράτης Ur, δὲ σοκράτης O[1], δὲ σωκράτης U et mutatus pr. m. O 6. αὐτῷ post τράχηλον transponit Ben 301 (immo et hic hiatus et τῆς ἁλύσεως suo participio carens contractam ab epitomatore orationem prodere videtur) 9. inc. M Hey 79, 16: Εἰς ὃν cet. 13. ἂν Di, ἀνου O, ἀνθρώπου M[s] Ur 14. ἀφηρημένου O 15. τῆς om. OU 16. ποιεῖτο O, ἐποίει coni. Di praef. vol. IV p. xii 17. ζῶον MOU ἐκεῖνον: des. M 20. ἀνθομολογεῖτω O 23. δοκεῖν Ben 301 24. παραλαβοῦσα Ur pro παραλαβόντα

*φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν
ἐξ ἀρχῆς ἐξουσίαν.*
* *Ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ* 14
*Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα
τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν· τοὺς μὲν γὰρ πλεί-* 15
*στους σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη κατηναλώκει, τούς γε
δὴ καὶ μνήμης ἀξίους. παρῆσαν δ' οἱ πρέσβεις ἐντολὰς* 16
*ἔχοντες ἁπλῶς ἀξιωματικάς, χάριν τοῦ πρὸς μηδὲν ἀντι-
φιλονεικεῖν τῇ συγκλήτῳ. εἰσπορευθέντων δὲ καὶ ποιησα-* 17
*μένων τοὺς ἁρμόζοντας λόγους οὐδ' ὣς οὐδὲν ἠνύσθη, τὸ
δ' ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκει-
μένων.*

AEMILII PAULI OBITUS. SCIPIO ET POLYBIUS.

* *Ὅτι τὸ μέγιστον καὶ κάλλιστον σημεῖον τῆς Λευκίου* 8
1093 *Αἰμιλίου προαιρέσεως μεταλλάξαντος τὸν βίον ἐγένετο
πᾶσιν ἔκδηλον· οἷος γὰρ ὁ τρόπος ζῶντος αὐτοῦ ἐδοξάζετο,* 2
*τοιοῦτος εὑρέθη ὁ βίος μεταλλάξαντος, ὃ μέγιστον εἴποι
τις ἂν ὑπάρχειν τεκμήριον ἀρετῆς. ὁ γὰρ πλεῖστον μὲν* 3
*τῶν καθ' αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενη-
νοχώς, μεγίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακε-
δονίᾳ, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας
τοσοῦτον ἀπέλιπε τὸν ἴδιον βίον ὥστε* * * *μὴ δύνασθαι* 4

---

2. *ἐξουσίαν* epitomatoris esse videtur (conf. 1264, 26), *ὑπόσχεσιν* vel *συνθήκην Rei* 721 3. O fol. 251r *Ur* 200; in marg. add. O *ἀχαιοί*
5. 6. *τοὺς μὲν — ἅπαντας*] *σχεδὸν γὰρ ἅπαντας, εἰ δὲ μή γε, τοὺς πλείστους Na* 363 6. *καταναλώκει* vulgo invito O 13. Liv. epit. 46, Diodor. 31, 26. 27 edit. Dind. 14. P. fol. 315, tum 293, *Va* 145
16. *αὐτοῦ ζῶντος Ben* 301 17. *τὸν βίον* idem (sed librorum scripturam tuetur Diodorus; ergo non tam sententiam quam verborum collocationem mutavit epitomator) 18. inc. Suid. v. *Λεύκιος Αἰμίλιος*: *κάλλιστον οὖν σημεῖον κατέλιπε τῆς ἑαυτοῦ προαιρέσεως ἀποθανών. ὁ γὰρ πλεῖστον* cet. 19. *καθαὑτο* P *μετενηνοχώς* P et Suidae cod. A, *κατενηνοχώς* reliqui Suidae libri 21. *πλείστης — ἐξουσίας* om. Suid.
22. *τοιοῦτον* Suid. *ἀπέλειπε* P in lacuna excidisse subiectum "filios Pauli" coll. Polybio 18, 35 (18), 6 et Diodoro 31, 26, 1 demonstrat Ernestus Schulze de exc. Constant. p. 54 s.; Polybii ipsa verba non eadem quidem quae Diodori, tamen his simillima fuerunt: *τοὺς υἱοὺς αὐτοῦ τοὺς δοθέντας εἰς υἱοθεσίαν διαδεξαμένους τὴν κληρονομίαν*

τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων,
εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπέδοντο κτήσεων. ὑπὲρ ὧν
5 *ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. ἐξ ὧν*
εἴποι τις ἂν καταλελύσθαι τὴν δόξαν τῶν θαυμαζομένων
6 *παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος ἀνδρῶν· εἰ γὰρ τὸ*
διδομένων χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τού-
των ἀπέχεσθαι θαυμαστόν ἐστιν, ὃ λέγεται γεγονέναι περί
τε τὸν Ἀθηναῖον Ἀριστείδην καὶ περὶ τὸν Θηβαῖον Ἐπα-
7 *μινώνδαν, τὸ κύριον γενόμενον αὐτὸν ἁπάσης τῆς βασιλείας,*
καὶ λαβόντα τὴν ἐξουσίαν ὡς βούλεται χρήσασθαι, μηδενὸς
8 *ἐπιθυμῆσαι πόσῳ θαυμαστότερόν ἐστιν; εἰ δ' ἄπιστῳ τὸ*
λεγόμενον δόξει ἐοικέναι τισίν, ἐκεῖνο δεῖ λαμβάνειν ἐν νῷ,
διότι σαφῶς ὁ γράφων ᾔδει μάλιστα Ῥωμαίους ἀναληψο-
μένους εἰς τὰς χεῖρας τὰ βυβλία ταῦτα διὰ τὸ τὰς ἐπιφα-
νεστάτας καὶ τὰς πλείστας αὐτῶν πράξεις ἐν τούτοις πε-
9 *ριέχεσθαι· παρ' οἷς οὔτ' ἀγνοεῖσθαι ταῦτα δυνατὸν οὔτε*
10 *συγγνώμης τεύξεσθαι τὸν ψευδολόγον εἰκός, διόπερ οὐδεὶς*
ἂν ἑκὼν εἰς πρόδηλον ἀπιστίαν καὶ καταφρόνησιν ἔδωκεν
11 *αὑτόν. καὶ τοῦτο μνημονευέσθω παρ' ὅλην τὴν πραγμα-*
τείαν ἡμῖν, ὅταν τι παράδοξον δοκῶμεν λέγειν περὶ Ῥω-
μαίων.

9 *Τῆς δὲ κατὰ τὴν διήγησιν ἐφόδου καὶ τῶν καιρῶν*
ἐφεστακότων ἡμᾶς ἐπὶ τὴν οἰκίαν ταύτην, βούλομαι τὸ κατὰ
τὴν προτέραν βύβλον ἐν ἐπαγγελίᾳ καταλειφθὲν συνεκπλη-
2 *ρῶσαι τῶν φιληκόων ἕνεκα. προϋπεσχόμην γὰρ διηγήσα-*
σθαι διὰ τί καὶ πῶς ἐπὶ τοσοῦτο προέκοψε καὶ θᾶττον ἢ
καθῆκεν ἐξέλαμψεν ἡ τοῦ Σκιπίωνος ἐν τῇ Ῥώμῃ δόξα, 1094
3 *σὺν δὲ τούτῳ πῶς ἐπὶ τοσοῦτον αὐξηθῆναι συνέβη τῷ*
Πολυβίῳ τὴν πρὸς τὸν προειρημένον φιλίαν καὶ συνήθειαν
ὥστε μὴ μόνον ἕως τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος ἐπιδια-
τεῖναι τὴν περὶ αὐτῶν φήμην, ἀλλὰ καὶ τοῖς πορρωτέρω

---

2. *προσαπέδοτο* Suid. *κτήσεων*: des. Suid. 11. *ἄπιστον* P, corr. *Gro* (conf. 18, 35 [18], 7) 12. *ἐοικέναι δόξει* *Hu* coll. 18, 35 (18), 7 14. *βιβλία* P vulgo 17. *ψευδολόγον* P[s] *Rei* 764 (*ψευδογολόν* ex eodem citat *Va*, unde *ψευδολογούμενον* effecit) 19. *μνημονεύεσθαι* vulgo invito P 23. *ἐφεστηκότων* P, corr. *Be* 24. *βίβλον* P vulgo 25. *διηγήσεσθαι* *Na* 347

γνώριμον γενέσθαι τὴν αἵρεσιν καὶ συμπεριφορὰν αὐτῶν.
διότι μὲν οὖν ἡ καταρχὴ τῆς συστάσεως ἐγενήθη τοῖς προ- 4
ειρημένοις ἔκ τινος χρήσεως βυβλίων καὶ τῆς περὶ τούτων
λαλιᾶς, δεδηλώκαμεν· προβαινούσης δὲ τῆς συνηθείας καὶ 5
τῶν ἀνακεκλημένων ἐκπεμπομένων ἐπὶ τὰς πόλεις, διέ-
σπευσαν ὅ τε Φάβιος καὶ ὁ Σκιπίων οἱ τοῦ Λευκίου νεανί-
σκοι πρὸς τὸν σρατηγὸν μεῖναι τὸν Πολύβιον ἐν τῇ Ῥώμῃ.
γενομένου δὲ τούτου, καὶ τῆς συμπεριφορᾶς ἐπὶ πολὺ προ- 6
κοπτούσης, ἐγένετο συγκύρημά τι τοιοῦτον. ἐκπορευομένων 7
γάρ ποτε κατ' αὐτὸ πάντων ἐκ τῆς οἰκίας τῆς τοῦ Φαβίου,
συνέβη τὸν μὲν Φάβιον ἐπὶ τὴν ἀγορὰν ἀπονεῦσαι, τὸν
δὲ Πολύβιον ἐπὶ θάτερα μετὰ τοῦ Σκιπίωνος. προαγόντων 8
δ' αὐτῶν ὁ Πόπλιος ἡσυχῇ καὶ πρᾴως τῇ φωνῇ φθεγξά-
μενος, καὶ τῷ χρώματι γενόμενος ἐνερευθής, "τί δαί" φησιν, 9
"ὦ Πολύβιε, δύο τρώγομεν ἀδελφοί, καὶ διαλέγει συνεχῶς
καὶ πάσας τὰς ἐρωτήσεις καὶ τὰς ἀποφάσεις ποιεῖ πρὸς
ἐκεῖνον, ἐμὲ δὲ παραπέμπεις; ἦ δῆλον ὅτι καὶ σὺ περὶ 10
ἐμοῦ τὴν αὐτὴν ἔχεις διάληψιν, ἣν καὶ τοὺς ἄλλους πολίτας
ἔχειν πυνθάνομαι. δοκῶ γὰρ εἶναι πᾶσιν ἡσύχιός τις καὶ 11
νωθρός, ὡς ἀκούω, καὶ πολὺ κεχωρισμένος τῆς Ῥωμαϊκῆς
αἱρέσεως καὶ πράξεως, ὅτι κρίσεις οὐχ αἱροῦμαι λέγειν.
τὴν δ' οἰκίαν οὔ φασι τοιοῦτον ζητεῖν προστάτην ἐξ ἧς 12
ὁρμῶμαι, τὸ δ' ἐναντίον· ὃ καὶ μάλιστά με λυπεῖ." ὁ δὲ **10**
Πολύβιος ξενισθεὶς τῇ τοῦ μειρακίου καταρχῇ τῶν λόγων
(οὐ γὰρ εἶχε πλέον ἐτῶν ὀκτωκαίδεκα τότε) "μὴ πρὸς θεῶν, 2
Σκιπίων," ἔφη, "μήτε λέγε ταῦτα μήτ' ἐν νῷ λάμβανε τὸ
παράπαν. οὔτε γὰρ καταγινώσκων οὔτε παραπέμπων ἐγώ 3

---

3. *βιβλίων* P vulgo 5. *διέπεσαν* P, corr. *Va* 6. *οἱ*] *οὐ* P 10. "*κατ' αὐτὸ* vulgare est, pro quo scriptores tersiores *κατὰ ταὐτὸ* usurpant" *Rei* 764; aliter iudicat God. Hermannus opusc. I 337 11. *ἀπονῆσαι* P, corr. *Va* 14. *τιδαι* (sine acc.) P, *τί δέ* vulgo 15. *δύω τρώγομεν ἀδελφοί* P, *δύο ὑπάρχομεν ἀδελφοί* *Na* 238, *δύο τρεφόμεθ' ἀδελφοί* *Hu* (conf. cap. 14, 2), *σὺ οὕτω τῷ μὲν ἀδελφῷ* Madvigius adversar. crit. I 484 *διαλέγῃ* vulgo ante *Di* invito P 16. *ποιῆι* P[s], corr. *Na* 238 23. *τὸν δ' ἐναντίον* *Rei* 764, *τὸ δ' ἐναντίον* * * *Hu* 26. *μήτε — μήτ'* *Be* pro *μηδὲ — μηδ'* post *λάμβανε* repetit *ταῦτα* P 27. *οὔτε γὰρ* *Be* pro *οὐδὲ γὰρ*

σε ποιῶ τοῦτο, πολλοῦ γε δεῖν, ἀλλὰ τῷ πρεσβύτερον εἶ-
ναι τὸν ἀδελφὸν ἔν τε ταῖς ὁμιλίαις ἄρχομαί τ' ἀπ' ἐκείνου
καὶ λήγω πάλιν εἰς ἐκεῖνον, ἔν τε ταῖς ἀποφάσεσι καὶ 1095
συμβουλίαις πρὸς ἐκεῖνον ἀπερείδομαι, δοκῶν καὶ σὲ τῆς
4 αὐτῆς μετέχειν γνώμης ἐκείνῳ. σοῦ γε μὴν ἄγαμαι νῦν
ἀκούων, ὅτι δοκεῖς αὐτῷ πραΰτερος εἶναι τοῦ καθήκοντος
τοῖς ἐκ ταύτης τῆς οἰκίας ὁρμωμένοις· δῆλος γὰρ εἶ διὰ
5 τούτων μέγα φρονῶν. ἐγὼ δὲ κἂν αὐτὸς ἡδέως σοι συν-
επιδοίην ἐμαυτὸν καὶ συνεργὸς γενοίμην εἰς τὸ καὶ λέγειν
6 τι καὶ πράττειν ἄξιον τῶν προγόνων. περὶ μὲν γὰρ τὰ
μαθήματα, περὶ ἃ νῦν ὁρῶ σπουδάζοντας ὑμᾶς καὶ φιλο-
τιμουμένους, οὐκ ἀπορήσετε τῶν συνεργησόντων ὑμῖν ἑτοί-
7 μως, καὶ σοὶ κἀκείνῳ· πολὺ γὰρ δή τι φῦλον ἀπὸ τῆς
Ἑλλάδος ἐπιρρέον ὁρῶ κατὰ τὸ παρὸν τῶν τοιούτων ἀν-
8 θρώπων. εἰς δὲ τὰ λυποῦντά σε νῦν, καθὼς φής, δοκῶ
μηδένα συναγωνιστὴν καὶ συνεργὸν ἄλλον εὑρεῖν ἂν ἡμῶν
9 ἐπιτηδειότερον." ἔτι δὲ ταῦτα λέγοντος τοῦ Πολυβίου, λα-
βόμενος ἀμφοτέραις χερσὶ τῆς δεξιᾶς αὐτοῦ καὶ πιέσας
ἐμπαθῶς "εἰ γὰρ ἐγὼ ταύτην" φησὶν "ἴδοιμι τὴν ἡμέραν,
ἐν ᾗ σὺ πάντα τἆλλα δεύτερα θέμενος ἐμοὶ προσέξεις τὸν
10 νοῦν καὶ μετ' ἐμοῦ συμβιώσεις. δόξω γὰρ αὐτόθεν εὐθέως
ἐμαυτῷ καὶ τῆς οἰκίας ἄξιος εἶναι καὶ τῶν προγόνων."
11 ὁ δὲ Πολύβιος τὰ μὲν ἔχαιρε, θεωρῶν τὴν ὁρμὴν καὶ τὴν
ἀποδοχὴν τοῦ μειρακίου, τὰ δὲ διηπορεῖτο, λαμβάνων ἐν
νῷ τὴν ὑπεροχὴν τῆς οἰκίας καὶ τὴν εὐκαιρίαν τῶν ἀνδρῶν.
12 πλὴν ἀπό γε ταύτης τῆς ἀνθομολογήσεως οὐκέτι τὸ μει-
ράκιον ἐχωρίσθη τοῦ Πολυβίου, πάντα δ' ἦν αὐτῷ δεύτερα
τῆς ἐκείνου συμπεριφορᾶς.

11 Ἀπὸ δὲ τούτων τῶν καιρῶν λοιπὸν ἤδη κατὰ τὸ

1. δεῖ P vulgo, corr. *Di* praef. vol. IV p. IX 2—4. ἄρχομαι ἀπ' — ἐν ταῖς — καὶ συμβουλίαις καὶ πρὸς P vulgo, corr. *Di* 5. γνώμης. ἐκεῖνο P vulgo, corr. *Hu* σου τε μὴν P, corr. *Va* (γε μὴν σοῦ *Be* cum hiatu) 6. δοκεῖ σοι τὸ πραΰτερον P, δοκεῖ σε λυπεῖν τὸ πραΰτερον vel δοκεῖς σοι πραΰτερος coni. *Sch*, corr. *Hu* 12. ἑτοίμους et 14. παρὸν ὄντων τοιούτων P, corr. *Va* 15. νῦν καὶ καθῶς φῂς P, καὶ del. *Rei* 764 16. σ' εὑρεῖν *Na* 137 20. σὺ πάντα *Be* pro σύμπαντα 21. συμβιώσει *Di*

*συνεχὲς ἐπ' αὐτῶν τῶν πραγμάτων πεῖραν αὐτῶν διδόντες
ἀλλήλοις εἰς πατρικὴν καὶ συγγενικὴν ἦλθον αἵρεσιν καὶ
φιλοστοργίαν πρὸς ἀλλήλους. πρώτη δέ τις ἐνέπεσεν ὁρμὴ* 2
*καὶ ζῆλος τῶν καλῶν τὸ τὴν ἐπὶ σωφροσύνῃ δόξαν ἀναλα-
βεῖν, καὶ παραδραμεῖν ἐν τούτῳ τῷ μέρει τοὺς κατὰ τὴν
αὐτὴν ἡλικίαν ὑπάρχοντας. ὢν δὲ μέγας οὗτος καὶ δυσ-* 3
έφικτος ὁ στέφανος εὐθήρατος ἦν κατ' ἐκεῖνον τὸν καιρὸν
1096 *ἐν τῇ Ῥώμῃ διὰ τὴν ἐπὶ τὸ χεῖρον ὁρμὴν τῶν πλείστων.
οἱ μὲν γὰρ εἰς ἐρωμένους τῶν νέων οἱ δ' εἰς ἑταίρας ἐξε-* 4
*κέχυντο, πολλοὶ δὲ εἰς ἀκροάματα καὶ πότους καὶ τὴν ἐν
τούτοις πολυτέλειαν, ταχέως ἡρπακότες ἐν τῷ Περσικῷ
πολέμῳ τὴν τῶν Ἑλλήνων εἰς τοῦτο τὸ μέρος εὐχέρειαν.
καὶ τηλικαύτη τις ἐνεπεπτώκει περὶ τὰ τοιαῦτα τῶν ἔργων* 5
*ἀκρασία τοῖς νέοις ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι
ταλάντου * *. συνέβη δὲ τὴν παροῦσαν αἵρεσιν οἷον ἐκ-* 6
*λάμψαι κατὰ τοὺς νῦν λεγομένους καιροὺς πρῶτον μὲν διὰ
τὸ καταλυθείσης τῆς ἐν Μακεδονίᾳ βασιλείας δοκεῖν ἀδήρι-
τον αὐτοῖς ὑπάρχειν τὴν περὶ τῶν ὅλων ἐξουσίαν, ἔπειτα* 7
*διὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαιμονίας περί τε
τοὺς κατ' ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδο-
νίας μετακομισθέντων εἰς τὴν Ῥώμην χορηγίων. πλὴν ὅ γε* 8
*Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου, καὶ
πάσαις ταῖς ἐπιθυμίαις ἀντιταξάμενος, καὶ κατὰ πάντα
τρόπον ὁμολογούμενον καὶ σύμφωνον ἑαυτὸν κατασκευάσας
κατὰ τὸν βίον, ἐν ἴσως πέντε τοῖς πρώτοις ἔτεσι πάνδη-
μον ἐποιήσατο τὴν ἐπ' εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν.*
Μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ὥρμησεν ἐπὶ τὸ περὶ 9
*τὰ χρήματα μεγαλοψυχίᾳ καὶ καθαρότητι διενεγκεῖν τῶν
ἄλλων. πρὸς δὲ τοῦτο τὸ μέρος καλὴν μὲν ὑποδοχὴν εἶχε* 10

---

1. *αὐτῶν*] *αὐτῶι* P, *αὐτῶν* *Va*, corr. *Be* 4. *σωφροσύνην* P 6. *ἡλίαν* P 12. *εἰς* *Va*, *ἐν* P, *περὶ* Diodor. 31, 26, 7 ed. Dind. 15. in lacuna *Va* putat ea excidisse, quae supra Athenaeo auctore ad librum XXXI (cap. 24, 1) relata sunt 19. *τε* Suid. v. *ἐπίφασις*, om. P 21. *μετακομισθεισῶν — χορηγιῶν* Suid. 26. *τὴν* P[s], *κατὰ τὴν* P secundum *Va*, *καὶ συγχωρουμένην τὴν* Diodor. 31, 27, 1 *εὐταξίᾳ* Diodor., *αυτοαξία* P (sed medium *α* ambigue scriptum et puncto supposito notatum), *αὐταρκείᾳ* *Rei* 764 29. *διδαχὴν* *Rei* 764

τὴν μετὰ τοῦ κατὰ φύσιν πατρὸς συμβίωσιν, καλὰς δ' ἐκ
φύσεως ὁρμὰς αὐτὸς ἐπὶ τὸ δέον· πολλὰ δὲ αὐτῷ καὶ ταὐ-
12 τόματον συνήργησε πρὸς τὴν ἐπιβολὴν ταύτην. πρώτη μὲν
γὰρ αὐτῷ μετήλλαξε τὸν βίον ἡ τοῦ κατὰ θέσιν πατρὸς
μήτηρ, ἥτις ἦν ἀδελφὴ μὲν τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ
Λευκίου, γυνὴ δὲ τοῦ κατὰ θέσιν πάππου Σκιπίωνος τοῦ
2 μεγάλου προσαγορευθέντος. ταύτης ἀπολιπούσης οὐσίαν
μεγάλην κληρονόμος ὢν πρῶτον ἐν τούτοις ἔμελλε πεῖραν·
3 δώσειν τῆς ἑαυτοῦ προαιρέσεως. συνέβαινε δὲ τὴν Αἰμι-
λίαν (τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί) μεγα-
λομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις
4 ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς
γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου, καὶ τὰ κανᾶ 1097
καὶ τὰ ποτήρια καὶ τἆλλα τὰ πρὸς τὴν θυσίαν ποτὲ μὲν
ἀργυρᾶ ποτὲ δὲ χρυσᾶ πάντα συνεξηκολούθει κατὰ τὰς
5 ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν
οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις.
6 ταύτην δὴ τὴν περικοπὴν ἅπασαν εὐθέως μετὰ τὸν τῆς
Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, ᾗ συνέβαινε κεχω-
ρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη χρόνοις πολ-
λοῖς, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ
7 τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακε-
χωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύ-
χην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας ἐκπορευομένης
αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς
τοῖς ἄλλοις καὶ τῶν ὀρεοκόμων καὶ τοῦ ζεύγους καὶ τῆς
8 ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεω-
μένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν τοῦ Σκιπίωνος χρη-
στότητα καὶ μεγαλοψυχίαν, καὶ πάσας προτεινούσας τὰς

---

3. *πρώτην* P, *πρῶτον* coni. *Sch* 9. inc. Suid.: *Αἰμιλία· Σκιπίωνος τοῦ μεγάλου γυνή· ἢ συνέβαινε μεγαλοπρεπῆ τὴν περίστασιν* cet. 10. *μεγαλομερῆ* P Suid. v. *περίστασις*, *μεγαλοπρεπῆ* Suid. v. *Αἰμιλία* 12. *τύχῃ τοῦ Σκιπ.* Suid. v. *Αἰμιλία* 16. *ἐπιφανεστάτας* vulgo invitis P et Suida v. *Αἰμλία* et *ἀπήνη* 19. *ἐδορήσατο* P 20. *πολλοῖς χρόνοις* Suid. v. *Αἰμιλία* 21. *ἐλλειπεστέραν* P 26. *ὀρεωκόμων* Suid. 27. *τῆς αὐτῆς* Suid., *τῆς* om. P 29. *μεγαλοψυχίαν*: des. Suid.

χεῖρας εὔχεσθαι τῷ προειρημένῳ πολλὰ καὶ ἀγαθά. τοῦτο 9
δὲ πανταχῇ μὲν ἂν εἰκότως φαίνοιτο καλόν, ἐν δὲ Ῥώμῃ
καὶ θαυμαστόν· ἁπλῶς γὰρ οὐδεὶς οὐδενὶ δίδωσι τῶν ἰδίων
ὑπαρχόντων ἑκὼν οὐδέν.

Πρώτη μὲν οὖν αὕτη καταρχὴ τῆς ἐπὶ καλοκαγαθίᾳ 10
φήμης αὐτῷ συνεκύρησε, καὶ μεγάλην ἐποίησε προκοπὴν
ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ καταχοροῦς
ὄντος, ἐφ' ὅ τι ἂν ὁρμήσῃ. μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος 13
μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν
πατρός, * * παραλαβόντ' αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀπο-
δοῦναι τῆς φερνῆς. ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ 2
τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, τούτων δὲ τὸ 3
μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ
δ' ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον, ὅθεν 4
ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πα-
τρὸς ἀδελφαῖς. κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον ἐν 5
τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς
1098 φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων
εἰς δέκα μῆνας κατὰ τὸ παρ' ἐκείνοις ἔθος, εὐθέως ὁ 6
Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε τα-
λάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα
μησί. τοῦ δὲ Τιβερίου καὶ τοῦ Νασικᾶ Σκιπίωνος (οὗτοι 7
γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν) ἅμα τῷ
διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τρα-
πεζίτην καὶ πυνθανομένων εἴ τι συνετέτακτο Σκιπίων
αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κο-
μίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν εἴκοσι
καὶ πέντε ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν· δεῖν γὰρ αὐ- 8
τοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κο-
μίζεσθαι κατὰ τοὺς νόμους. τοῦ δὲ φάσκοντος οὕτως 9

6. *συνεκήρυσε* P 7. *καταχόρου* P Suid. h. v., corr. *Ben* 301
9. 10. *τοῦ καταπρσ λαβόντος* P, *θέσιν* add. *Va*, tum *τὴν κληρονομίαν παραλαβόντα* coni. *Rei* 765 (sine dubio versus archetypi excidit sic fere: *τοῦ κατὰ | θέσιν πρς τὴν κληρονομίαν | παραλαβόντ' αὐτὸν* cet.
12. *θυγατέρ μ τάλαντα* P, corr. *Va* 15. *τοῦτὸ χρέος* P 18. *πρώτων τῶν Sch* pro *τῶν πρώτων* 20. *τῶν κ καὶ ε* P 21. *ἑκατέραν* P, corr. *Va* 22. *τιβερίου τοῦ νανσικᾶ* P 25. *Σκιπίων* del. *Be*

αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτ'
10 *ἔπασχον οὐκ ἀλόγως· οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλ' οὐδὲ τάλαντον*
11 *ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· τοιαύτη τίς ἐστι καὶ τηλικαύτη περὶ πάντας ἅμα μὲν ἀκρίβεια περὶ τὸ διάφορον,*
12 *ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον. οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δ' εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμ-*
13 *φανίζοντες· ἐξεῖναι γὰρ αὐτῷ κατὰ τοὺς νόμους χρῆσθαι*
14 *τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον. ὁ δὲ Σκιπίων ἔφη ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ*
15 *φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν· διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ*
16 *τραπεζίτου. οἱ δὲ περὶ τὸν Τιβέριον ταῦτ' ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὐτῶν μικρολογίας καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.*

14 *Μετὰ δ' ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, καὶ καταλιπόντος κληρονόμους τῆς* 1099
οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ
2 *μνήμης ἄξιον ἐποίησεν. ὁ γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δ' ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους αὐτοῦ καὶ τοῦ γένους,*
3 *πάντας μετηλλαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν. ὁ δὲ Σκιπίων θεωρῶν αὐτοῦ τὸν ἀδελφὸν καταδεέστερων ὄντα τοῖς ὑπάρχουσιν, ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης τῆς ὅλης τιμήσεως ὑπὲρ ἑξήκοντα τάλαντα, διὰ τὸ μέλλειν*

1. *διαπιστίσαντες* P 6. *παρὰ πάντας* P, *παρ' αὐτοῖς* coni. *Be*, corr. *Di* *ἀκρίβια* P *διαφερον* (sine acc.) P, corr. *Gro* 11. *αὐτὸν* P, corr. *Va* 12. *ἔτι Gro*, *ἐπι* (sine acc.) P *ἔφησεν Hu* 15. *καὶ* add. *Va* 22. *λουκίου* P, corr. *Gro* 25. *μὲν* add. *Va* 26. *αὐτοῦ* (voluit *αὑτοῦ*) add. *Va*, *τοῦ τ' ὀνόματος* add. *Hu* 29. *ὑπαρχόντων* suspectum, *αὐτῷ καθηκόντων* vel similia quaedam *Hu* 30. *ξ̄ τάλαντα* P

οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν τὸν Φάβιον.
γενομένου δὲ τούτου περιβοήτου, προσέθηκεν ἕτερον τούτῳ 4
δεῖγμα τῆς αὑτοῦ προαιρέσεως ἐμφανέστερον· βουλομένου 5
γὰρ τἀδελφοῦ μονομαχίας ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυνα-
μένου δὲ δέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀνα-
λισκομένων χρημάτων, καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν
ὁ Σκιπίων ἐκ τῆς ἰδίας οὐσίας. ἔστι δ᾽ οὐκ ἐλάττων ἡ 6
σύμπασα τριάκοντα ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ.
* * φήμης περὶ αὐτοῦ διαδιδομένης μετήλλαξεν ἡ μήτηρ. 7
ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί τι ὧν πρότερον 8
ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ
τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε ταῖς
ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς νόμους.
διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις 9
κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαι-
νοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκι-
πίωνος προαιρέσεως.

Ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης 10
ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν
σωφροσύνῃ καὶ καλοκαγαθίᾳ. εἰς ἣν ἴσως ἑξήκοντα τά- 11
λαντα δαπανήσας (τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων)
ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκαγαθίᾳ φήμην, οὐχ οὕτω
τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος
ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος.
1100 τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, 12
πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε
τὴν σωματικὴν ὑγείαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ παρ᾽ 13
ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοι-

---

1. ὑπάρχην P 4. 5. οὐ δυναμεν οὐδεδέξασθαι P 7. οὐκέλαττον P 8. λ̄ ταλάντων P 9. in lacuna μεγάλης δὲ vel λαμπρᾶς δὲ vel τοιαύτης δὲ addenda esse coniicit *Rei* 766, praeterea ἤδη ante φήμης add. Ernestus Schulze de exc. Constant. p. 55 διδομένης P, corr. *Rei* 766 10. ἀπέσχετο P, corr. *Be* (conf. Diodor. 31, 27, 7 ed. Dind.) τι e Diodoro add. Schulze l. c. p. 56 13. αἷς οὐδὲν αὐτῆς *Hu* 20. εἰς ἣν] καὶ μὴν *Hu*, nisi forte plura ante exciderunt ξ̄ τάλαντα P 21. προέμενος P, corr. *Di* 23. παρακείμενον P, corr. *Rei* 757 s. 27. ὑγίειαν *Di*

βὰς ἀπέδωκεν ἀνθ' ὧν πρότερον ἀπέσχετο τῶν προχείρων
ἡδονῶν.
15 Λοιποῦ δ' ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν, καὶ κυριω-
τάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ μάλιστα δ' ἐν τῇ
Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν ἄσκησιν περὶ τοῦτο τὸ μέρος
2 ποιήσασθαι. καλὸν μὲν οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν
3 αὐτῷ καὶ διὰ τῆς τύχης ἐγένετο συνέργημα. τῶν γὰρ ἐν
Μακεδονίᾳ βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ
τὰς κυνηγεσίας, καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειο-
4 τάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, ταῦτα
συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ καὶ
πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνηγῆσθαι
δὲ μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς περισπασμούς·
5 ᾗ καὶ θηρίων ὑπῆρχε πλήρη παντοδαπῶν. τοῦ δὲ πολέμου
λαβόντος κρίσιν ὁ Λεύκιος, καλλίστην ὑπολαμβάνων καὶ
τὴν ἄσκησιν καὶ τὴν ψυχαγωγίαν ὑπάρχειν τοῖς νέοις τὴν
περὶ τὰ κυνηγέσια, τούς τε κυνηγοὺς συνέστησε τοὺς βασι-
λικοὺς τῷ Σκιπίωνι, καὶ τὴν ἐξουσίαν τὴν περὶ τὰ κυνη-
6 γέσια παρέδωκε τούτῳ πᾶσαν· ἧς ἐπιλαβόμενος ὁ προει-
ρημένος, καὶ νομίσας οἱονεὶ βασιλεύειν, ἐν τούτῳ κατεγίνετο
πάντα τὸν χρόνον, ὅσον ἐπέμεινε τὸ στρατόπεδον μετὰ
7 τὴν μάχην ἐν τῇ Μακεδονίᾳ. γενομένης δὲ μεγάλης ἐξου-
σίας περὶ τοῦτο τὸ μέρος, ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως
ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου, καθά-
περ εὐγενοῦς σκύλακος, ἐπίμονον αὐτοῦ συνέβη γενέσθαι
8 τὴν περὶ τὰς κυνηγεσίας ὁρμήν· διὸ καὶ παραγενόμενος
εἰς τὴν Ῥώμην, καὶ προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς
τοῦτο τὸ μέρος ἐνθουσιασμόν, ἐφ' ὅσον οἱ λοιποὶ τῶν
νέων περὶ τὰς κρίσεις καὶ τοὺς χαιρετισμοὺς ἐσπούδαζον,
κατὰ τὴν ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τού-

---

3. post *ἀνδρείαν* add. *μέρους* Ernestus Schulze coll. Diodoro 31, 27, 8 ed. Dind. 7. *αὐτοῦ* vulgo invito P 8. *βασιλέων* coni. *Be* coll. Diodoro 31, 27, 8 9. *Μακεδόνων* suspectum est 11. *συνέβαινε Hu* 13. *δὲ* add. *Va* 16. 17. *τὴν περὶ Va*, *τήντε* P 20. *κατεγίνετο* P (fallitur *Rei* 766), *κατεσίνετο* coni. *Va* 22. *ἐξουσίας*] *σπουδῆς* vel *ἐπιθυμίας* coni. *Be*, *εὐεξίας Hu* 23. *ὡς κατά τε Be*, *ὥστε κατὰ* P, *ἄτε κατὰ* coni. *Sch*, *ἄτε καὶ κατὰ Di*

1101 των συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς, ἐπὶ 9
τοσοῦτον ὁ Σκιπίων ἐν ταῖς κυνηγεσίαις ἀναστρεφόμενος
καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης ἄξιον καλλίω δόξαν
ἐξεφέρετο τῶν ἄλλων. οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, 10
εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν· ὁ γὰρ τῶν κρίσεων
τρόπος τοῦτ' ἐπιφέρειν εἴωθεν· ὁ δ' ἁπλῶς οὐδένα λυπῶν 11
ἐξεφέρετο τὴν ἐπ' ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς
λόγον ἁμιλλώμενος. τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον 12
παρέδραμε τοὺς καθ' αὑτὸν ὅσον οὐδεὶς πω μνημονεύεται
Ῥωμαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλο-
δοξίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ
νόμιμα.

Ἐγὼ δὲ πλείω πεποίημαι λόγον ὑπὲρ τῆς Σκιπίωνος 16
αἱρέσεως ἐκ τῆς πρώτης ἡλικίας, ἡδεῖαν μὲν ὑπολαμβάνων
εἶναι τοῖς πρεσβυτέροις ὠφέλιμον δὲ τοῖς νέοις τὴν τοιαύ-
την ἱστορίαν, μάλιστα δὲ βουλόμενος πίστιν παρασκευάζειν 2
τοῖς μέλλουσι λέγεσθαι ἐν ταῖς ἑξῆς βύβλοις περὶ αὐτοῦ,
πρὸς τὸ μήτε διαπορεῖν τοὺς ἀκούοντας διὰ τὸ παράδοξά
τινα φανήσεσθαι τῶν συμβαινόντων μετὰ ταῦτα περὶ αὐτόν,
μήτ' ἀφαιρουμένους τἀνδρὸς τὰ κατὰ λόγον γεγονότα κατ- 3
ορθώματα τῇ τύχῃ προσάπτειν, ἀγνοοῦντας τὰς αἰτίας ἐξ
ὧν ἕκαστα συνέβη γενέσθαι, πλὴν τελέως ὀλίγων, ἃ δεῖ
μόνα προσάπτειν τῇ τύχῃ καὶ ταὐτομάτῳ.

Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἡμεῖς διεληλυθότες κατὰ 4
τὴν παρέκβασιν, αὖθις ἐπάνιμεν ἐπὶ τὴν ἐκτροπὴν τῆς
ὑποκειμένης διηγήσεως.

RES ITALIAE.

* Ὅτι παρὰ τῶν Ἀθηναίων ἧκον πρέσβεις καὶ παρὰ 17
τῶν Ἀχαιῶν οἱ περὶ Θεαρίδαν καὶ Στέφανον ὑπὲρ τῶν

---

1. ἐπειρόντο P 2. ἐν coni. *Sch* in lexico p. 40 pro ἐπὶ 10. φιλοξενίαι P, corr. *Va* (conf. 2, 49, 4) 12. νόμημα P 14. ἡδεῖαν μὲν *Va* pro ἴδιαμὲ 17. λέγεσθαι μέλλουσιν *Ben* 302 βίβλοις P vulgo 18. παράδοξον P vulgo, corr. *Hu* (error ortus est ex antecedente τὸ) 19. τι vulgo invito P post μετὰ add. δε P, del. *Rei* 766 20. τὰ add. *Rei* 766 25. ἐκτρωπὴν P 28. O fol. 251ʳ *Ur* 201

2 ῥυσίων. τοῖς γὰρ Δηλίοις διαδοθείσης ἀποκρίσεως παρὰ
Ῥωμαίων, μετὰ τὸ συγχωρηθῆναι τὴν Δῆλον τοῖς Ἀθη-
ναίοις, αὐτοῖς μὲν ἐκχωρεῖν ἐκ τῆς νήσου τὰ δ' ὑπάρχοντα
3 κομίζεσθαι, μεταστάντες εἰς Ἀχαΐαν οἱ Δήλιοι καὶ πολι-
τογραφηθέντες ἐβούλοντο τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν
4 Ἀθηναίων κατὰ τὸ πρὸς τοὺς Ἀχαιοὺς σύμβολον. τῶν
δ' Ἀθηναίων φασκόντων μηδὲν εἶναι πρὸς αὐτοὺς τῆς δι- 1102
καιοδοσίας ταύτης, ἠτοῦντο ῥύσια τοὺς Ἀχαιοὺς οἱ Δήλιοι
5 κατὰ τῶν Ἀθηναίων. ὑπὲρ ὧν τότε πρεσβεύσαντες ἔλαβον
ἀπόκρισιν κυρίας εἶναι τὰς κατὰ τοὺς νόμους γεγενημένας
παρὰ τοῖς Ἀχαιοῖς οἰκονομίας περὶ τῶν Δηλίων.

RES ITALIAE.

18 *Ὅτι τῶν Ἰσσίων πλεονάκις πεπρεσβευκότων εἰς a. u. 596
τὴν Ῥώμην, καὶ διασαφούντων ὅτι Δελματεῖς τὴν χώραν
2 ἀδικοῦσι καὶ τὰς πόλεις τὰς μετ' αὐτῶν ταττομένας (αὗται
δέ εἰσιν Ἐπέτιον καὶ Τραγύριον), ὁμοίως δὲ καὶ τῶν Δα-
3 ορσῶν ἐγκαλούντων, ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς
τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν
Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς.
4 οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ· μεταλ-
λάξαντος δὲ τούτου τὸν βίον καὶ διαδεξαμένου Γενθίου
τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσ-
επολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι
καὶ φόρους αὐτοῖς ἔφερον· ὁ δὲ φόρος ἦν θρέμματα καὶ
5 σῖτος. καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν.

---

1. ῥοδίων U, Δηλίων *Ur* διασωθείσης O, δοθείσης *Di* 4. μὴ ante κομίζεσθαι add. *Na* 135 5. ἐκλαβεῖν *Sch* pro ἐκεῖ λαβεῖν 6. σύμβολον — 8. Ἀχαιοὺς om. O 13. τῶν νισσίων OU, τῶν Λισσίων *Ur*, corr. Jo. Lucius (citatus a *Sch*) post Ἰσσίων add. καὶ τῶν δαοσσῶν OU, del. *Sch* παραπρεσβευκότων O, παραπρεσβευσάντων *Ur*, corr. *Sch* 16. τραγύλιον OU, corr. *Ur* δαοσσῶν OU, corr. *Ca* 956 18. ἐποπτεύσαντας *Ur* τὰ om. O 19. δαλματεῖς O 20. ἔζη *Ur*, ἔξει O et, ut videtur, U πλευράτους O, Πλεύρατος *Ur* vulgo ὑπήκοον O

RES GRAECIAE.

1104 * Ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταραχώδους ὄντος καὶ 19 (20a)
θορυβώδους, ἀναιρεθέντος δὲ τούτου τὸ ἑξῆς οἱ Αἰτωλοὶ
συνεφρόνησαν καὶ ὡμονόησαν, ἑνὸς ἀνθρώπου παραχωρή-
σαντος. τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς 2
τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ
πόλεις ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς
διαφορὰς τῆς οἰκουμένης δι' ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν
ποτὲ μὲν τῶν μεγίστων κακῶν ποτὲ δὲ τῶν μεγίστων
ἀγαθῶν πεῖραν λαμβάνειν.
* Ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν 3
βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι
τὸ τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρί-
στοις ἐνίοτε περιτίθησιν.
* Ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη κατεσβε- 20 (21)
σμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυ-
κίσκου θάνατον, καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλά- 2
ξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν Βοιω-
τίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγο-
νότος ἐκποδών. σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη 3
γενέσθαι τῆς Ἑλλάδος, τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν
μεθισταμένων. καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συν- 4
εκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλ-
λάξαι τὸν βίον. τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτι ἐν ἀκατα- 5
στασίαις ἦν καὶ ταραχαῖς, ὡς κατὰ τοὺς ἐπάνω χρόνους,
διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη
τελεσθῆναι τὸν πρὸς Περσέα πόλεμον. μετὰ γὰρ τὸ κα- 6
τακρῖναι Λεύκιον Ἀνίκιον [καὶ] τοὺς μὲν τῶν ἐπιφανῶν

1. Diodor. 31, 31 ed. Dind. 2. M *Ma* 439 *Hey* 79, 23 3. *θουριώδους* legerat *Ma*, unde *θηριώδους* Geelius 4. *ὡμοφρόνησαν καὶ* legerunt *Ma* et *Hey*, del. *Di*, corr. *Hu* 11. M *Ma* 440 *Hey* 79, 30 13. *τὸ* add. *Be* 15. P *Va* 162 17. *μνασίπου* P *κυρωναίου* P secundum *Va* 19. *χρεματα* (sine acc.) P, *Χρεμάτα* vulgo, *Χρεμία Di*, *Χρέμα τότε Hu* 25. *ὡς* add. *Di*, *καθάπερ Va*, *οὐχ ἧττον ἢ Hu* *κατὰ* add. *Hu* *τοῖς ἐπάνω χρόνοις Va* invito P (*ἐν τοῖς* cet. Hertleinius progr. Wertheim. a. 1865 p. 18) 27. *μετὰ γὰρ Sch* pro *Ὅτι μετὰ* 28. *καὶ* del. *Hu*, servato *καὶ* post *τοὺς μὲν* add. *ἀνελεῖν* vel *θανατῶσαι Rei* 767 (utique hic epitomatoris, non ipsius Polybii, verba legimus)

ἀνδρῶν, τοὺς δὲ ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν
7 ὑποψίαν εἶχον, τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν ὃ βού- 1105
λοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ ἐποίει,
8 τὰ μὲν δι' αὑτοῦ τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν
αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς αὐτὸν τῶν χειρί-
στων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων διὰ τὸν ἐκ τῶν ἀλ-
9 λοτρίων νοσφισμόν. εἶχε δὲ οἷον ἐφεδρείαν καὶ ῥοπὴν
πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ
ποιεῖ, καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήν τε προϋπάρχου-
σαν αὐτῷ σύστασιν πρὸς τοὺς προειρημένους, καὶ πρὸς
ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ
10 Νικάνορα, τἆλλά τε μετρίους ἀνθρώπους καὶ δοκοῦντας
εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ
τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδ' ὅπως τότε συνεπέδω-
καν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν ταῖς τοῦ
11 Χάροπος ἀνομίαις. ἐπειδὴ δ' ὁ προειρημένος τοὺς μὲν
κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς δὲ ἐν ταῖς
ἰδίαις οἰκίαις, ἐνίους δ' ἐπὶ τῶν ἀγρῶν καὶ κατὰ τὰς ὁδοὺς
ἐπαποστέλλων ἐδολοφόνησε, καὶ πάντων τῶν τεθνεώτων
ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην ἐπεισῆγε μηχανήν.
12 προέγραφε γὰρ τοὺς εὐκαιροῦντας τοῖς βίοις φυγάδας, οὐ
13 μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας· ἀνατασθεὶς δὲ τὸν φό-
βον τοῦτον, ἐχρηματίζετο ἀεὶ τοὺς μὲν ἄνδρας δι' ἑαυτοῦ,
14 τὰς δὲ γυναῖκας διὰ τῆς μητρὸς Φιλώτιδος· πάνυ γὰρ εὐ-
φυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ
21 πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα. ἐπειδὴ
(22) δὲ πάντας εἰσάπαξ ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον
εἰς τὸν δῆμον οὐδὲν ἧττον ἅπαντας τοὺς προγεγραμμένους.
2 οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ, τὰ μὲν διὰ τὸν φόβον,
τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα, κατέ-

10. *καὶ* ante *πρὸς τοὺς* additum in P del. *Sch* 12. *τε Di*, *δὲ* P, *γε Va* 15. *αὐτοὺς Va*, *αὐτοῖς* P 20. *ἐνοσφίσατο* coni. *Sch*, *ἐξηργυρίσατο Hu* coll. Diodoro 22, 1, 3 ed. Dind. 21. *προσέγραφε* P, corr. *Va* 24. *φιλότητος* P, *Φιλώτας* Diodor. 31, 31, corr. *Di* 24. 25. *εὐφυὲς ἐγένετο καὶ* Diodor., *εὐφυὴς ἐγένετο κατὰ* P 27. *εἰσάπαξ Hu*, *καὶ πάσας* P, omissum vulgo *ἐξηργυρολόγησαν Hu* 30. *τῶν Va*, *τὸν* P

κριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελ-
θέντας ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων. οὗτοι μὲν οὖν 3
πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων
χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθ' αὑτοῦ, βου-
λόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν αὑτοῦ
1106 *παρανομίαν. ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα* 4
τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς
Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα δὲ τοῖς ἀνακεκλημένοις·
ὅ τε γὰρ Μάρκος ἀρχιερεὺς ὢν καὶ πρῶτος τῆς συγκλήτου 5
γραφόμενος, ὅ τε Λεύκιος ὁ τὸν Περσέα νικήσας, μεγίστην
ἔχων πίστιν καὶ δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα
τῷ Χάροπι κατὰ τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας
αὐτῶν εἰσιέναι τὸν Χάροπα. οὗ γενομένου περιβοήτου 6
πάντες ἐγενήθησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδε-
χόμενοι τὸ μισοπόνηρον τῶν Ῥωμαίων. μετὰ δὲ ταῦτα 7
τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατ-
έθετο τοῖς ἀξιουμένοις, οὐδ' ἐβουλήθη δοῦναι ῥητὴν ἀπό-
κρισιν, ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη δώσειν 8
ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων. ὁ δὲ Χάροψ 9
ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν ἀπεσιώπησε, γράψας
δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν ἁρμόζουσαν ἀπήγγειλεν ὡς
συνευδοκούντων Ῥωμαίων τοῖς ὑπ' αὐτοῦ πραττομένοις.

RES ASIAE.

* *Ὅτι Εὐμένης ὁ βασιλεὺς τῇ μὲν σωματικῇ δυνάμει* 22 (23)
παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσαντ-
εῖχεν, ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν 2
καθ' αὑτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα
καὶ κάλλιστα μείζων καὶ λαμπρότερος· ὅς γε πρῶτον μὲν 3
παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βασιλείαν συνεσταλμένην
τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια, ταῖς μεγίσταις τῶν

---

3. ὁ δὲ coni. *Sch* pro ὅτε 8. παρεπιδημοῦσι coni. *Be* 9. Μάρκος] M. Aemilius Lepidus 16. συγκατέθετο P[a] *Gro* not. in Polyb. p. 452 s., συνεκάθετο *Va* 24. P *Va* 166, Suid.: *Εὐμένης, βασιλεὺς Μακεδόνων· ὃς τῇ μὲν* cet.

καθ᾽ αὐτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρ-
4 χήν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδ᾽ ἐκ περιπε-
τείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πρά-
5 ξεως τῆς αὐτοῦ. δεύτερον φιλοδοξότατος ἐγενήθη, καὶ
πλείστας μὲν τῶν καθ᾽ αὐτὸν βασιλέων πόλεις Ἑλληνίδας
εὐεργέτησε, πλείστους δὲ κατ᾽ ἰδίαν ἀνθρώπους ἐσωματο-
6 ποίησε. τρίτον ἀδελφοὺς ἔχων τρεῖς καὶ κατὰ τὴν ἡλικίαν *
καὶ πρᾶξιν * * πάντας τούτους συνέσχε πειθαρχοῦντας
αὐτῷ καὶ δορυφοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας
7 ἀξίωμα. τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός.
8 *Ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν
ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὐτοῦ προαιρέσεως
καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν.

RES ITALIAE.

23 (19) *Ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων 1102
ἐκ τῆς Ἰλλυρίδος, καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν a. u. 597
οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς
τοὺς ὑπ᾽ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὥστ᾽ οὐδὲ
λόγον ἐπιδέχοιντο καθόλου παρ᾽ αὐτῶν, λέγοντες οὐδὲν αὐ-
2 τοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν. πρὸς δὲ τούτοις διεσά-
φουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν· ἀλλὰ
καὶ τοὺς ἵππους, οὓς εἶχον παρ᾽ ἑτέρας πόλεως, ἀφελέσθαι
3 τοὺς Δελματεῖς μετὰ βίας αὐτῶν· ἑτοίμους δ᾽ εἶναι καὶ
τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ
4 πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν. ὧν ἡ σύγκλη-
τος ἀκούσασα μετ᾽ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ
τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον

1. ἀρχήν Suid., τύχην P 7. post ἡλικίαν add. ἀκμάζοντας *Va* adnot. p. 29 8. post πρᾶξιν add. ἔχοντας ἱκανὴν vel similia quaedam *Hu* 9. σώζοντας P Suid. 11. P *Va* 169, Suid. v. Ἄτταλος: οὗτος ὁ Ἄτταλος παραλαβὼν cet. (huc repositum est fragmentum propter verba παραλαβὼν τὴν ἐξουσίαν; sequitur Polybii iudicium de reducto Ariarathe, quae res anno demum 597 gesta est: conf. M. H. E. Meier in *Allgem. Encyclopaedie* sect. III vol. 16 p. 402 s.) 15. N fol. 107v *Ur* 202 γνάϊον N 18. συνεχεῖς NU, corr. *Ur* ὥστε add. idem 21. μὴ κατάλυμα NU, corr. *Di* 26. τῇ om. N 27. ἀπειθείᾳ *Ur*, ἐπιθυμίᾳ N εἰκαιότητι *Na* 229

ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι
τοῖς προειρημένοις διὰ πλείους αἰτίας. τά τε γὰρ μέρη 5
ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπί-
1103 σκεπτα τελέως ἦν αὐτοῖς, ἐξ οὗ Δημήτριον τὸν Φάριον
ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβού- 6
λοντο κατ᾽ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρό-
νιον εἰρήνην· ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς 7
Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. διόπερ 8
ἐβουλεύοντο, πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημέ-
νους, ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προ-
θυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς
Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπ᾽ αὐτῶν παραγ-
γελλομένοις. αὗται μὲν οὖν ἦσαν αἰτίαι δι᾽ ἃς ἐπολέμησαν 9
Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνε-
δείκνυον ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες
πολεμεῖν.

* Ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν 24 (20)
Ῥώμην ἔτι θερείας οὔσης· τότε δέ, παρειληφότων τὰς ἀρ- 2
χὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον, ἐγίνετο περὶ τὰς κατ᾽
ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντα-
σίαν τῆς ὑποκειμένης περιστάσεως. παρῆσαν δὲ καὶ παρὰ 3
Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην, πρὸς ἑκατέραν
τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ τὰ περὶ Ἀριαράθην
ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζοντο φι-
λαπεχθῶς. ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς 4
περὶ Τιμόθεον καὶ Διογένην, στέφανόν τε κομίζοντας τῇ
Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους,
τὸ δὲ πλεῖον συγκαταστησομένους πρὸς τὸν Ἀριαράθην

3. *τὴν ἀνδρίαν* N, *τὴν Ἀδρίαν Ur*, *τὸν* corr. *Ca* 957 6. *ἀποθηλύνεσθαι Rei* 722 pro *ἀπόλλυσθαι* 9. *ἐβουλεύοντο*] *εᾶσϋλευοντα* (sic) N 13. *αἱ* ante *αἰτίαι* add. *Rei* 722 14. *ἀνεδείκνυον* coni. *Sch* pro *ἀναδεικνύειν* 17. O fol. 252ʳ *Ur* 203; conf. Liv. epit. 47, Diodor. 31, 32. 32ᵃ ed. Dind., Zonar. 9, 24 extr. 18. *θερίας* OU, corr. *Ca* 958 post *παρειληφότων* add. *τούτων* OU, del. *Ur* 19. *τὸν ἔξτον* OU, corr. idem 23. *τὰ περὶ Ἀριαράθην Hu* pro *περὶ ἀριαράθου* 24. *παρεσκευάζετο* OU, corr. *Ca* 958 25. *ὁλοφέρνης* OU, corr. *Sch* 28. *πρὸς τὸν Ἀριαράθην Hu*, *τὸν ἀριθμόν* OU, *τῷ Ἀριαράθῃ Ur* vulgo

5 *καὶ τὰ μὲν ἀπολογησομένους τὰ δὲ κατηγορήσοντας. ἐν*
μὲν οὖν ταῖς κατ' ἰδίαν ἐντεύξεσι μείζω φαντασίαν εἶλκον
οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ
πλῆθος πρὸς ἕνα συγκρινόμενοι, καὶ κατὰ τὴν ἄλλην πε-
6 *ρικοπὴν εὐτυχοῦντες πρὸς ἐπιτακότα θεωρούμενοι· παρα-*
πλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ
7 *περιῆσαν· πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν,*
οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον
8 *ἀνυπεύθυνον ἦν, οὐκ ἔχον τὸν ἀπολογησόμενον. λοιπὸν*
ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγ- 1104
ματα κατὰ γνώμην χωρεῖν.

RES CAPPADOCIAE ET GRAECIAE.

25 (20) * *Ὀροφέρνην τε ὀλίγον χρόνον Καππαδοκίας βασι-*
λεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν
τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνητικὴν
ἀσωτίαν.

(33, 12a) 2 * *Ὅτι οὐκ ὀλίγοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τὸ* 1116
πλεῖον ἐπιθυμίαν καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρή-
μασιν, οἷς Ὀροφέρνης ὁ τῆς Καππαδοκίας βασιλεὺς κα-
τάληπτος γενόμενος ἀπώλετο καὶ τῆς βασιλείας ἐξέπεσεν.
3 *ἡμεῖς δὲ συγκεφαλαιωσάμενοι τὴν τούτου κάθοδον, ἐπ-*
ανάξομεν τὴν διήγησιν ἐπὶ τὴν εἰθισμένην τάξιν, ᾗ χρώ-
4 *μεθα παρ' ὅλην τὴν πραγματείαν· καὶ γὰρ νῦν, ὑπερ-*
βάντες τὰ κατὰ τὴν Ἑλλάδα, προελάβομεν τῶν κατὰ τὴν
Ἀσίαν τὰ κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλο-
γον ἔχειν διαίρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν
5 *ἐπὶ τὰ πράγματα κάθοδον τοῦ Ἀριαράθου. διόπερ ἐπ-*
άνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ τοὺς

---

9. *ὑπεύθυνον* U 10. *ἀκονητὶ* OU, corr. *Rei* 723. 12. Diodor. 31, 32. 32b. 34 ed. Dind.. 13. Athen. 10 p. 440b 14. *φησιν*] Polybius 15. *τεχνητὴν Di*, *τενθικὴν* Meinekius anal. ad Athen. p. 199 17. M *Ma* 440 *Hey* 80, 1 18. *προσαπέθηκαν* Geelius; at codicis scripturam tuetur 13, 2, 5, ubi *προσέθηκε* cum P et Suida restituendum est 19. *ὡς ὁλοφέρνης* M, corr. Geelius 21. *τούτου*] Ariarathis 25. *τὰ* Geelius, *ταῦτα* M non satis perspicue

αὐτοὺς καιρούς. ἐν οἷς ἴδιον καὶ παράλογον πρᾶγμα 6
συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρωπίων πόλιν· ὑπὲρ οὗ 7
τὰ μὲν ἀναδραμόντες τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγ-
κεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος
αὐτῆς οὔσης οὐδ' ὅλως ἐπιφανοῦς, ἐν διῃρημένοις χρόνοις
ἀπαγγέλλοντες εὐτελῆ καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν.
ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς 8
ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος
λεγομένοις συμπράξει τις τῶν φιλομαθούντων.
* Ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπιτυχίαις ὡς ἐπί- 9
παν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας
ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι γίνον-
ται πρὸς τοὺς φίλους· ὃ καὶ περὶ τὸν Ὀροφέρνην συνέβη 10
γενέσθαι τῶν πραγμάτων αὐτῷ ἀντιπιπτόντων καὶ τῷ
Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις.

RES ITALIAE.

1107 a. u. 598 * Ὅτι κατὰ τὸν καιρὸν τοῦτον παραγεγονότων πρε- 26 (24)
σβευτῶν ἐξ Ἠπείρου παρά τε τῶν τὴν Φοινίκην κατεχόντων
καὶ παρὰ τῶν ἐκπεπτωκότων, καὶ ποιησαμένων λόγους
κατὰ πρόσωπον, ἔδωκεν ἀπόκρισιν αὐτοῖς ἡ σύγκλητος ὅτι 2
δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρε-
σβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου.

PRUSIAE CUM ATTALO BELLUM.

* Ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον καὶ 27 (25)
τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον, παρασκευασάμενος θυσίαν

5. οὐδ' Geelius, οὐχ legerunt *Ma* et *Hey* 9. προσέξει Cobetus Mnemos. XI 13 ἀφιλομαθούντων M, corr. Geelius 10. M *Ma* 441 *Hey* 80, 19 ἐν add. *Ma* 13. ὀλοφέρνην M 16. Liv. epit. 47 17. O fol. 252ᵛ *Ur* 204 21. δῶσι O 22. μάρκου OU, corr. *Ur* 23. Diodor. 31, 35 ed. Dind. Appian. Mithrid. 3 24. P *Va* 169, Suid.: Προυσίας ὁ βασιλεύς. οὗτος μετὰ τὸ cet. καὶ *Sch* (e vulgata olim apud Suidam scriptura), μετὰ P Suid.

2 πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τ'Ἀσκληπιοῦ, καὶ
βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν
3 παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν
ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ
τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ
4 τὰ λίθινα τῶν ἀγαλμάτων. τὸ δὲ τελευταῖον καὶ τὸ τοῦ
Ἀσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρομάχου
5 κατεσκευασμένον, ἀπήνεγκεν ὡς αὑτόν, ᾧ τῇ πρότερον
ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος,
ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα
6 τρόπον. ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον
εἴρηκά που, περὶ Φιλίππου ποιούμενος τὸν λόγον, μανι-
7 κάς. τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι
τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ
τοὺς βωμοὺς ἐξάλλως, ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν
8 γονυπετῶν καὶ γυναικιζόμενος, ἅμα δὲ ταῦτα καὶ λυμαί-
νεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον
ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ
9 λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν; ὃ
καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν. ἀνδρὸς
μὲν γὰρ ἔργον οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσβολάς, 1108
ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ πρὸς θεοὺς
καὶ τὰ πρὸς ἀνθρώπους, μετήγαγε τὸ στράτευμα πρὸς
10 Ἐλαίαν· καὶ καταπειράσας τῆς Ἐλαίας καί τινας προσ-
βολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνάμενος διὰ τὸ
Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα
μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπιβολάς, ἀπῆρεν ἐπὶ

1. τοῦ Ἀσκλ. vulgo invito P 2. εἰς P Suid., ἐπὶ *Va* 4. νεοὺς P 6. λίθεινα P 7. ἄγαλμα βαστάσας P, corr. *Ben* 302 e Suida φυλομάχου P Suid., corr. *Va* e Diodoro 10. ἵλεον P 11. ἐγὼ — 13. μανικάς] αἱ δὲ τοιαῦται διαθέσεις μανικαί Suid. 12. 13. μανικάς. τὸ γὰρ om. P, e Suida restituit *Gro* 13. μὲν P Suid. v. Προυσ. et ἐξάλλως, τε Suid. v. ἔξαλλος διὰ τούτων et 14. τὰς τραπέζας καὶ tribus locis qui statim citati sunt om. Suid. 15. ὅπερ εἴωθε Προυσίας ποιεῖν Suid. v. Προυσ. et similiter v. ἐξάλλως 16. λυμένεσθαι P 18. εἶναι om. Suid. v. Προυσ. et ἐξάλλως 19. λογισμῶν: des. Suid. 21. ἔργον add. *Va* (an forte ἄξιον intercidit?) 24. ἐλάαν — ελαας (sine spir. et acc.) P, corr. *Va*

Θυατείρων. κατὰ δὲ τὴν ἐπάνοδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν 11
τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ βίας ἐσύλησεν. ὁμοίως καὶ τὸ τοῦ 12
Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον
ἐσύλησεν ἀλλὰ καὶ τῷ πυρὶ διέφθειρεν. καὶ ταῦτα δια- 13
πραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀν-
θρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς. ἐταλαιπώρησε 14
δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπ-
άνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ
πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ
ταύτας τὰς αἰτίας.

* Ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου, προχειρι- 28 (26)
σάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν
περὶ τὸν Πόπλιον, διασαφήσοντα τῇ συγκλήτῳ τὸ γεγο-
νός. οἱ δὲ ἐν τῇ Ῥώμῃ τοῦ μὲν Ἀνδρονίκου παραγενο- 2
μένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην ἔφοδον τῶν
πολεμίων οὐ προσεῖχον, ἀλλ' ὑπενόουν τὸν Ἄτταλον βου- 3
λόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφά-
σεις προκατασκευάζεσθαι καὶ προκαταλαμβάνειν διαβολαῖς·
ἅμα δὲ τοῦ τε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, 4
τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων
μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπίστει τὰ λεγόμενα περὶ
τοῦ Προυσίου. μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς 5
πραγματείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ
σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ
Γάιον Πετρώνιον, τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ
τοὺς προειρημένους βασιλεῖς.

---

3. κυνίου — τοῦ P, corr. *Di* τεμνὸν P, corr. *Va* 6. ἐταλεπώρησε P 9. θεοπέμπτου Toupius opuscul. critic. Lipsiae 1781 p. 264, θεόπτου P, θεῶν του *Rei* 768 11. O fol. 252ʳ *Ur* 204 ἄτταλλος O 13. Πόπλιον] P. Lentulum 16. 17. βουλομένων αὐτῶν OU, corr. *Ur* 17. τῶν προυσίων O, sed corr. pr. m. in marg. 23. συμφιδοξήσασα OU, corr. *Ur* 24. Ἀπουλήιον vulgo invito O

RELIQUIAE LIBRI XXXIII.

RES ITALIAE.

1 * Ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα διακούσασα τῶν 1109 a. u. 599
περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν κατὰ Προυσίαν διὰ
τὸ νεωστὶ παραγεγονέναι τούτους ἐκ τῆς Ἀσίας, εἰσεκαλέ-
σατο καὶ τὸν Ἀθήναιον τὸν Ἀττάλου τοῦ βασιλέως ἀδελ-
2 φόν. οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλ' εὐθέως
καταστήσασα πρεσβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ
τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτή-
σιον καὶ Γάιον Αὐρουγκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν
Προυσίαν Ἀττάλῳ πολεμεῖν.
3 Παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις εἰς
Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν Αἰγιέα
4 καὶ Τηλεκλέα τὸν Αἰγεάτην. ὧν ποιησαμένων λόγους ἐν
τῇ συγκλήτῳ καὶ τοῦ διαβουλίου προτεθέντος, παρ' ὀλίγον
5 ἦλθον ἀπολῦσαι τοὺς κατῃτιαμένους οἱ τοῦ συνεδρίου. τὴν
δ' αἰτίαν ἔσχε τοῦ μὴ συντελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος
Ποστούμιος, στρατηγὸς ὢν ἑξαπέλεκυς καὶ βραβεύων τὸ
6 διαβούλιον. τριῶν γὰρ οὐσῶν γνωμῶν, μιᾶς μὲν τῆς ἀφιέ-
ναι κελευούσης, ἑτέρας δὲ τῆς ἐναντίας ταύτῃ, τρίτης δὲ
τῆς ἀπολύειν μὲν ἐπισχεῖν δὲ κατὰ τὸ παρόν, καὶ πλεί-
7 στων δὲ ὄντων τῶν ἀφιέντων, παρελθὼν τὴν μίαν γνώμην
διηρώτα τὰς δύο καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλημέ-
8 νους ἀφιέναι καὶ τοὐναντίον. λοιπὸν οἱ κατὰ τὸ παρὸν
ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ φάσκοντας

1. libro XXXIII Polybius res olympiade 156 (a. u. 599—602) gestas comprehendit 3. O fol. 253v *Ur* 204; in marg. habent OU *λογ' λγ* 4. *τὸν* del. *Ca* 959 5. *τὸ*] *τῶν* O *εἰς δὲ καλέσοιτο* O 8. *συνεξαπέστειλε* vulgo invito O 9. *ὀρτήσιον* OU 10. *αὔρον κολεύιον* O, *Αὐρουκουλήϊον Ur*, corr. *Di* (nisi forte *Αὐρογκολήιον* Polybius scripsit) 14. *Τεγεάτην* vel *Μεγαλοπολίτην* coni. *Ur* 18. *ποστόμιος* O 20. *ταύτης* OU, corr. *Ur* 22. *ἀφιεμένων* O, *ἐφιεμένων* U, corr. *Rei* 723 (nisi forte *ἀφιέναι βουλομένων* restituendum) 23. *διερώτα* OU, corr. Didotiana *τὰς β̄* OU 24. *κατὰ Di* pro *παρὰ* 25. *προσένησαν* U, *προσώνησαν* O, corr. *Ur*

δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν τῶν ἀφιέντων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν.

* Animadversa eadem tripertita varietas est in tribus phi- 2
losophis, quos Athenienses Romam ad senatûm populumque
Romanum legaverant impetratum uti multam remitterent, quam
fecerant iis propter Oropi vastationem. ea multa fuerat talen-
tum fere quingentum. erant isti philosophi Carneades ex Aca-
demia, Diogenes Stoicus, Critolaus Peripateticus. et in sena-
tum quidem introducti interprete usi sunt C. Acilio senatore:
1110 sed ante ipsi seorsum quisque ostentandi gratia magno con-
ventu hominum dissertaverunt. tum admirationi fuisse aiunt
Rutilius et Polybius philosophorum trium sui cuiusque generis
facundiam. violenta, inquiunt, et rapida Carneades dicebat,
scita et terétia Critolaus, modesta Diogenes et sobria.

RES PELOPONNESI.

* *Ὅτι τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν ἀνακαμψάντων* 3
εἰς τὴν Ἀχαΐαν, καὶ διασαφούντων ὅτι παρ' ὀλίγον ἔλθοι (2)
τὰ πράγματα τοῦ πάντας ἐπανελθεῖν τοὺς κατεχομένους,
εὐέλπιδες γενόμενοι καὶ μετεωρισθέντες οἱ πολλοὶ πάλιν 2
ἐξ αὐτῆς ἔπεμπον Τηλεκλέα τὸν Μεγαλοπολίτην καὶ Ἀναξίδαμον. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐπὶ τούτων ἦν.

RES RHODIORUM.

1113 * *Ὅτι Ἀριστοκράτης ὁ τῶν Ῥοδίων στρατηγὸς ἦν μὲν* 4
κατὰ τὴν ἐπιφάνειαν ἀξιωματικὸς καὶ καταπληκτικός, διό- (9) 2
περ ἐκ πάντων τούτων ὑπέλαβον οἱ Ῥόδιοι τελέως ἀξιό-
χρεων ἡγεμόνα καὶ προστάτην ἔχειν τοῦ πολέμου. διεψεύ- 3

---

3. Gellius N. A. 6 (7), 14, 8   4. 5. *ad senatum* (*populi*) *legaverant — remitteret, quam fecerat is* Hertzius   16. O fol. 254r *Ur* 205   19. *ἀνέλπιδες* U   20. *καὶ* om. O, unde *καὶ τὸν Μεγαλ. Ἀναξίδαμον* coni. *Sch*   23. Diodor. 31, 36. 37. 38 ed. Dind.   24. P *Va* 170, Suid.: *Ἀριστοκράτης, Ῥοδίων στρατηγός· ὃς ἦν μὲν* cet.   26. *τοῦτον* coni. *Be*

σθησαν μέντοι γε τῶν ἐλπίδων· ἐλθὼν γὰρ εἰς τὰς πράξεις ὥσπερ εἰς πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων,
4 ἀλλοῖος ἐφάνη. τοῦτο δ' ἐγένετο δῆλον ἐπ' αὐτῶν τῶν ἔργων.

RES CYPRI.

5 (3) * * προτείνειν αὐτῷ πεντακόσια τάλαντα παραχωρή- 1110
σαντι τῆς Κύπρου, καὶ τἆλλα συνακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρ' αὐτοῦ συνεπιδεικνύειν προσενεγκαμένῳ τὴν χρείαν ταύτην.

2 * Ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ Δημητρίῳ, καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθείς, καλωδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέ-
3 μασεν. τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λο-
4 γίζονται, κατὰ τὴν παροιμίαν. καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι, καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν.

RES ARIARATHIS.

6 (12) * Ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέ- 1115
2 πεσον παραλόγῳ συμφορᾷ. δεξάμενοι γὰρ παρ' Ὀροφέρνους, ὅτ' ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα, ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπ' Ἀριαρά-
3 θου, ὅτε μετέλαβε τῆς ἀρχῆς. οἱ μὲν οὖν Πριηνεῖς, ὡς

1. *μέντοι γε*] *δὲ* Suid. 3. *ἐφάνη*: des. Suid. 6. Suid. v. *προτείνειν* 8. *αὐτοῦ* *Sch* pro *αὐτῷ* 10. P *Va* 170, Suid.: *Ἀρχίας. οὗτος βουλόμενος* cet., idem v. *κενοί*: *Ἀρχίας γὰρ Κύπρον βουλόμενος προδοῦναι* cet. *τῷ* om. Suid. utroque loco 11. *φοραθεὶς* P *καὶ εἰς κρίσιν ἀχθείς* om. Suid. v. *κενοί* 11. 12. *καλωδίῳ — παραπεπετασμένων* Suid. v. *κενοί*, *καλωδίωι — παραπετασμένων* P, *καλωδίῳ — παραπετασμάτων* Suid. v. *Ἀρχίας*, *ὁ δὲ λαβὼν ἐκ τῆς παραπεπετασμένης αὐλαίας καλώδιον* idem v. *αὐλαία* verborum compositione liberius mutata 14. *κατὰ τὴν παροιμίαν* om. Suid. v. *κενοί* 15. $\overline{φ}$ P Suid. 16. *χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν* P Suid. v. *Ἀρχ.*, *προσαπώλεσε* Suid. v. *κενοί* omissis reliquis 17. conf. Diodor. 31, 32 extr. 18. P *Va* 170 19. *ὀλοφέρνους* P, corr. *Sch* 20. *παρακαταθήκῃ* vulgo invito P $\overline{υ}$ P 21. *ἀπῆτουν* P, corr. *Va*

ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι
τὰ χρήματα ζῶντος Ὀροφέρνους, πλὴν αὐτῷ τῷ παραθε-
μένῳ· ὁ δ' Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ 4
καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. οὐ μὴν 5
ἀλλ' ἕως μὲν τούτου τάχ' ἄν τις ἔχοι συγγνώμην αὐτῷ
καταπειράζοντι, τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ
χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φι-
λοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον. κατὰ δὲ 6
τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν
χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύ-
νοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφορὰν ἣν εἶχε πρὸς τοὺς
1116 *Πριηνεῖς. πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπο-* 7
λομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνα-
σθαι μὲν οὐχ οἷοί τ' ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ
πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτα ἐπὶ Ῥωμαίους κατέφυγον.
** * * ὁ δὲ οὐ προσεῖχε τοῖς λεγομένοις. καὶ Πριηνεῖς* 8
μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημά-
των τοῖς ἐναντίοις ἐνεκύρησαν· τῷ μὲν γὰρ Ὀροφέρνει τὴν 9
παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου
ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παρα-
θήκην.

RES ITALIAE.

1110 * *Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον* πρεσβευταὶ *καὶ* 7
a. u. 600 *παρὰ Μασσαλιητῶν, οἳ πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ* (4) 2
τῶν Λιγυστίνων, τότε δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς
τούτοις καὶ πολιορκουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ
Νικαίας, ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τούς τά
τε γινόμενα διασαφήσοντας καὶ δεομένους σφίσι βοηθεῖν.
ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε τῷ συνε- 3

---

1. *δοκεῖ* et *οὐδενὶ* vulgo invito P. *προεἰσεσθαι* P, corr. *Rei* 768 2. *ὁλοφέρνους* P 3. *παραπαίειν* Cobetus Mnemos. XI 24. 5. *ἔχει* P, corr. *Va* 11. *αὐτὸν* vulgo omissum invito P 18. *ὁλοφέρνει* P 22. Liv. epit. 47 23. O fol. 254ᵛ *Ur* 206 *πρεσβευταὶ* add. *Ur* 24. *οἳ* add. idem 27. *ἐξαπέστειλε* OU, corr. idem 27. 28. *τά τε Be* pro *τε τὰ* 28. *δεησομένους Na* 347

δρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν αὐτόπτας ἐσομέ-
νους τῶν γινομένων, ἅμα δὲ πειρασομένους λόγῳ διορθώ- 1111
σασθαι τῶν βαρβάρων τὴν ἄγνοιαν.

8 (5) * Ὅτι κατὰ τοὺς καιροὺς καθ' οὓς ἐξέπεμψεν ἡ σύγ-
κλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε
2 Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην, καὶ παρελθὼν εἰς
τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν
3 αἰτίαν τῆς ἐπιβουλῆς ἐπ' ἐκεῖνον. ἅμα δὲ τὰς ἐκ τῶν
τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνύς, καὶ τὴν λοιπὴν
δεινολογίαν ἀκόλουθον τούτοις διατιθέμενος, ἐξεκαλεῖτο
4 τοὺς ἀνθρώπους πρὸς ἔλεον. ἧκον δὲ καὶ παρὰ τοῦ πρε-
σβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον,
ἀπολογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατη-
5 γορίας. ὧν ἡ σύγκλητος οὐδ' ἀνέχεσθαι δικαιολογουμένων
ἠβουλήθη, προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου δια-
βολαῖς· ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ τῆς Ῥώμης προσ-
6 έταξεν ἐξ αὐτῆς, τῷ δὲ νεωτέρῳ πέντε πρεσβευτὰς κατα-
στήσασα τοὺς περὶ Γναῖον Μερόλαν καὶ Λεύκιον Θέρμον,
καὶ πεντήρη δοῦσα τῶν πρεσβευτῶν ἑκάστῳ, τούτοις μὲν
7 παρήγγειλε κατάγειν Πτολεμαῖον εἰς Κύπρον, τοῖς δὲ κατὰ
τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι
συμπράττειν τῷ Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον.

9 (6) * Ὅτι τῶν περὶ τὸν Ὀρτήσιον καὶ Αὐρουγκολήιον
παραγεγονότων ἐκ τοῦ Περγάμου, καὶ διασαφούντων τήν
τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγ-
2 γελμάτων, καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ
Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον πᾶσαν
3 βίαν ἐνεδείξατο καὶ παρανομίαν, ἡ σύγκλητος ὀργισθεῖσα
καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς

---

1. *ἐσομένους Hu, γενομένους* OU, *γενησομένους Ca* 961 2. *γι-
γνωμένων* O et, ut videtur, U 4. O fol. 254v *Ur* 206 5. *Ὀπίμιον
Ur* pro *ἱππόνιον* 13. *ὑπὸ* OU, om. *Ca* 961 et *Gro*, quo facto *παρὰ*
coni. *Rei* 723 14. *οὐδένα δέχεσθαι* O, *οὐδ' ἀναδέχεσθαι Ur*, corr.
Rei 723 17. *τῶν νεωτέρῳ* O, quod in *τῷ νεωτέρῳ* mutavit pr. m.,
omisit igitur *δὲ* *πέντε*] ε̄ OU 18. *μερόδαν* O, *Μερούλαν Ur*, corr.
Sch 23. N fol. 109r *Ur* 207 *τῶν*] *οἱ* N *ὀρτήσιον* N *αὐρουκο-
λήϊον* N, *Αὐρουγκουλήϊον Ur*

κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον
καὶ Κόιντον Φάβιον Μάξιμον, καὶ παραχρῆμα ἐξαπέστει- 4
λεν, ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον, καὶ τὸν
Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ
τὸν πόλεμον ἀδικημάτων.

BELLUM CUM LIGURIBUS.

* *Ὅτι τῶν Μασσαλιητῶν διαπρεσβευσαμένων πρὸς* **10**
1112 *Ῥωμαίους κακῶς πάσχειν αὐτοὺς ὑπὸ τῶν Λιγυστίνων,* (7)
παραχρῆμα κατέστησαν Φλαμίνιον καὶ Ποπίλιον Λαινᾶτον
καὶ Λεύκιον Πόπιον πρεσβευτάς, οἳ καὶ πλέοντες μετὰ 2
τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ
πόλιν Αἴγιτναν· οἱ δὲ Λιγυστῖνοι προακηκοότες ὅτι πάρ- 3
εισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν, τοὺς μὲν
ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες ἐκώλυσαν τῆς ἀπο-
βάσεως, τὸν δὲ Φλαμίνιον καταλαβόντες ἀποβεβηκότα καὶ 4
τὰς ἀποσκευὰς ἀποτεθειμένον τὰς μὲν ἀρχὰς ἐκέλευον αὐ-
τὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος ἤρ-
ξαντο τὰ σκεύη διαρπάζειν. τῶν δὲ παίδων καὶ τῶν ἀπε- 5
λευθέρων ἀντιποιουμένων καὶ κωλυόντων ἀπεβιάζοντο, καὶ
προσέφερον τούτοις τὰς χεῖρας. ἐν ᾧ καιρῷ καὶ τοῦ Φλα- 6
μινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν,
δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατεδίω-
ξαν εἰς τὴν ναῦν, ὥστε τὸν Φλαμίνιον μόγις ἀποκόψαντα
τἀπόγαια καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον. οὗτος 7
μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν ἐθεραπεύετο μετὰ πάσης
ἐπιμελείας· ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα, πα- 8

---

1. *ναυίκιον* NU, corr. *Ur* 4. post *ἀναγκάσαι* repetit *τὸν πόλεμον* O, sed expunxit pr. m. 5. *τὸν* add. *Rei* 723 6. Liv. epit. 47 7. N fol. 109r *Ur* 207 *μασαλήϊτῶν* N 8. post *Ῥωμαίους* add. *καὶ διασαφούντων Sch* *πάσχειν τοὺς ὑπὸ τῶν λιγυστικῶν* N 9. *Φλαμινῖνον*, i. e. T. Quinctii Flaminini filium, consulem a. u. 604, coni. *Sch*; sed obstat huic coniecturae scriptura *Φλαμίνιος* saepius repetita *πόπλιον* NU, *Ποπίλλιον* coni. *Ur*, corr. *Di* 10. *πόπϊον* NU, *Ποπίλλιον Ur* 11. *μασσαλιμΐτων* N 12. *Αἴγιτναν Ur* e cap. 11, 3 pro *αἰγιαλὸν* *προσακηκοότες* NU, corr. *Ur* 22. *δύω Ur* 24. *τὰ ἀπόγαια* N, *τἀπόγυα Di* 25. *μυσταλίαν* N

ραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέ-
στειλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ
Δεκιήταις.

11 (8) Ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν
Πλακεντίνων πόλιν, καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν
2 Ἀπεννίνων ὀρῶν, ἧκεν εἰς τοὺς Ὀξυβίους, στρατοπεδεύσας
δὲ παρὰ τὸν Ἄπρωνα ποταμὸν ἀνεδέχετο τοὺς πολεμίους,
πυνθανόμενος αὐτοὺς ἀθροίζεσθαι καὶ προθύμους εἶναι
3 πρὸς τὸ διακινδυνεύειν. καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ
Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς
παρασπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδρα-
ποδίσατο, καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δε-
4 σμίους εἰς τὴν Ῥώμην. καὶ ταῦτα διαπραξάμενος ἀπήντα
5 τοῖς πολεμίοις. οἱ δ' Ὀξύβιοι νομίζοντες ἀπαραίτητον
αὐτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παρα-
λόγῳ τινὶ χρησάμενοι θυμῷ καὶ λαβόντες ὁρμὴν παρα- 1131
στατικήν, πρὶν ἢ τοὺς Δεκιήτας αὐτοῖς συμμῖξαι, περὶ
τετρακισχιλίους ἀθροισθέντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
6 ὁ δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρ-
βάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ
μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν
ἅτε τριβὴν ἐν πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως
7 ἀγχίνους ὑπάρχων. διόπερ ἐξαγαγὼν τὴν αὐτοῦ στρατιάν,
καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς, ᾔει βάδην ἐπὶ
8 τοὺς πολεμίους. χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως
ἐνίκησε τοὺς ἀντιταξαμένους, καὶ πολλοὺς μὲν αὐτῶν
ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτρο-
9 πάδην. οἱ δὲ Δεκιῆται ἠθροισμένοι παρῆσαν ὡς μεθ-
10 έξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων· ὑστερήσαντες
δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέξαντο, καὶ μετ'
ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ μεγάλης ὁρμῆς καὶ
11 προθυμίας. ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες

---

2. πολεμήσονται N 3. δεκιήτας N 5. πλακεντίων N 16. ὀρ-
γὴν N, ὁμὴν U, corr. *Ca* 963 18. τετρακισχιλίων NU, corr. idem
ἀθροισθέντων *Ur* (non N) ὥρμισαν N 19. ἔφοβον N 22. καὶ τῇ
— 23. ὑπάρχων om. N 28. δεκεῆται N 30. τε om. *Ur*

παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν εἰς τὴν Ῥωμαίων
πίστιν. ὁ δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν, 12
παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς
Μασσαλιήταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστίνους
ἠνάγκασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσα-
λιήταις· αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους, καὶ 13
διελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις, αὐτοῦ τὴν παραχει-
μασίαν ἐποιήσατο. καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν 14
ἀρχὴν καὶ τὴν συντέλειαν.

PRUSIAE BELLUM CUM ATTALO.

* Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ χειμῶνα 12 (10)
1114 συνήθροιζε μεγάλας δυνάμεις ἅτε καὶ τῶν περὶ Ἀριαρά-
θην καὶ τὸν Μιθριδάτην ἐξαπεσταλκότων αὐτῷ στρατιὰν
ἱππέων καὶ πεζῶν κατὰ τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημή-
τριος Ἀριαράθου. ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κα- 2
τασκευὰς ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ
συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ
τῶν πραγμάτων ὥρμησαν πρὸς τὸν Προυσίαν. ἐπειδὴ δὲ 3
συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ
πολλῆς ἐπιστάσεως. ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσ- 4
ταττομένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε. διό- 5
περ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπεί-
παντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάτ-
τοντο πάλιν ὡς τὸν Ἄτταλον. ὁ δὲ Προυσίας μετανοήσας 6
μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δ' οὐδὲν ἤνυεν,
ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν. οἱ δὲ Ῥωμαῖοι τὸν μὲν 7
Ἄτταλον ἐκέλευον, προκαθίσαντα τῆς αὐτοῦ χώρας μετὰ
δυνάμεως, αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ
πόλεσι ταῖς αὐτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρα-

6. παροπλήσας OU, corr. *Ca* 964 7. διελὼν *Ur* pro ἑλὼν 11. N fol. 112ʳ *Ur* 210 χειμόνα N 12. τῶν] τὸν N 15. ὁ ante Ἀρ. add. *Sch* 16. δέκα] ῑ N, om. *Ur* 17. κάδοις NU, corr. *Ur* 19. παρὰ *Ur* pro περὶ 20. ἐπιστάσεως *Ur* et N¹ in marg., δυνάμεως N in contextu, ἐπιτάσεως coni. *Sch*, ἀνατάσεως *Hu* 21. ἀντελέγετο *Ur* 22. ἀπείποντο NU, corr. *Ur* 29. παρεσκεύαζεν NU, corr. *Ur*

8 *σκευάζειν· αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον*
κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν
τοῦ Προυσίου, τινὲς δὲ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν,
ἕτεροι δὲ ἐφ' Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον
9 *τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες,*
ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν
τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ
συμμαχεῖν κατὰ δύναμιν.

13 (11) * *Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε*
2 *ναυσὶ καταφράκτοις ὀγδοήκοντα, ὧν αἱ πέντε μὲν τετρή-*
ρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν
πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δὲ ἐπὶ ταῖς εἴκοσι
τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμά-
3 *χων. ποιησάμενος δὲ τὸν πλοῦν ἐφ' Ἑλλησπόντου, καὶ*
συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις,
ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν
4 *χώραν. ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Πρου-* 1115
σίου πρεσβευτῶν ἀνακεχωρηκότων, ἐξ αὐτῆς τρεῖς ἄλλους
ἀπέστειλεν, Ἄππιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄπ-
5 *πιον καὶ Αὖλον Ποστούμιον, οἳ καὶ παραγενόμενοι εἰς*
τὴν Ἀσίαν διέλυσαν τὸν πόλεμον, εἰς τὰς τοιαύτας συν-
6 *θήκας ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους, ὥστε πα-*
ραχρῆμα μὲν εἴκοσι καταφράκτους νῆας ἀποδοῦναι Πρου-
σίαν Ἀττάλῳ, πεντακόσια δὲ τάλαντα κατενεγκεῖν ἐν ἔτε-
7 *σιν εἴκοσι· τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν ἣν καὶ πρό-*
8 *τερον εἶχον, ὅτε εἰς τὸν πόλεμον ἐνέβαινον· διορθώσασθαι*
δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μη-
θυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρα-
9 *κλειωτῶν, ἑκατὸν τάλαντα δόντα τοῖς προειρημένοις. γρα-*

---

2. *ἀπαγγέλλοντες* NU, corr. *Na* 347 *τὴν σύγκλητον* N 9. N fol. 114r *Ur* 211 *ἀθήναις* NU, *Ἀττάλου ἀδελφὸς Ἀθήναιος Ur* 10. $\overline{\pi}$ *ὧν αἱ* $\overline{\epsilon}$ NU *τριήρεις Ur* vulgo ante *Di* 11. *κλητικὸν* NU, corr. *Ur* 12. $\overline{\kappa}$ *δὲ* NU *κυζικενῶν* N $\overline{\zeta}$ NU *καὶ* ante *ἐπὶ* add. *Ur* 14. *ἐπ'* O ex *ἐπι* 20. *αὐλὸν ποστόμιον* N 22. *ἐπαναγόμενοι* NU, corr. *Rei* 724 23. $\overline{\kappa}$ et 24. $\overline{\varphi}$ NU 24. *δὲ* et *ἐν* om. N. 27. *μιθυμναίων* N 28. *τῶν* del. *Be* *αἰγγέων* N, *Αἰγέων Ur*, corr. *Sch* 29. $\overline{\rho}$ NU

φεισῶν δ' ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνά-
μεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς πεζικὰς
καὶ τὰς ναυτικάς. καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου 10
διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν
πράξεων *

RES ITALIAE.

1117 a. u. 601 * Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἐν τῇ Ῥώμῃ τῶν ἐκ 14 (13)
τῆς Ἀχαΐας πρεσβευτῶν εἰσελθόντων εἰς τὴν σύγκλητον
περὶ τῶν ἀνακεκλημένων, ἔδοξε τῷ συνεδρίῳ μένειν ἐπὶ
τῶν ὑποκειμένων.

* Ὅτι ὁ Ἡρακλείδης, ἔτι τῆς θερείας ἀκμαζούσης, 15 (14)
παρῆν εἰς τὴν Ῥώμην ἄγων τὴν Λαοδίκην καὶ τὸν Ἀλέ-
ξανδρον. ποιούμενος δὲ τὴν παρεπιδημίαν μετὰ τερατείας 2
ἅμα καὶ κακουργίας ἐνεχρόνιζε, κατασκευαζόμενος τὰ περὶ
τὴν σύγκλητον.

* Καὶ Ἀστυμήδης ὁ Ῥόδιος, πρεσβευτὴς ἅμα καὶ 3
ναύαρχος καθεσταμένος, παρελθὼν ἐξ αὐτῆς εἰς τὴν σύγ-
κλητον διελέγετο περὶ τοῦ πολέμου τοῦ πρὸς Κρηταιεῖς.
ἡ δὲ σύγκλητος προσέχουσα τὸν νοῦν ἐπιμελῶς, παρα- 4
χρῆμα πρεσβευτὰς ἐξαπέστειλε τοὺς περὶ Κόιντον λύσοντας
τὸν πόλεμον.

BELLUM RHODIORUM CUM CRETENSIBUS.

* Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρεσβευ- 16 (15)
τὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας τοὺς περὶ
Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παραπλησίως δὲ καὶ
Ῥόδιοι τοὺς περὶ Θεοφάνην. οὔσης δὲ τῆς συνόδου τῶν 2

---

1. δ' ἐπὶ *Rei* 725 pro δὲ 2. 3. τὰς ναυτικὰς καὶ τὰς πεζικὰς *Ur* 4. τοιοῦτον N ὅ τε U, ὅτε N, τότε *Ur* 5. καὶ τὸ τέλος add. *Rei* 725 7. O fol. 255r *Ur* 211 11. O fol. 255v *Ur* 212 θερείας *Ur* pro θεραπείας 12. παρῆν *Be* pro παρῆγεν 13. ἐπιδημίαν μετὰ τερατίας O 15. 16. σύγκλητον. καὶ στυμήδης O et, ut videtur, U 16. καὶ ante πρεσβ. repetit O 22. Diodor. 31, 43 ed. Dind. 23. O fol. 255v *Ur* 212 24. τοὺς περὶ add. *Ur* 25. ἀντίφατον O et, ut videtur, U, corr. *Ur* II 97

*Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ διαλεγομένων τῶν πρεσβευτῶν
ἑκατέρων ὑπὲρ τῆς βοηθείας, ἔρρεπον ταῖς γνώμαις οἱ
3 πολλοὶ μᾶλλον ἐπὶ τοὺς Ῥοδίους, ἐντρεπόμενοι καὶ τὸ
τῆς πόλεως ἀξίωμα καὶ τὴν ὅλην αἵρεσιν τῆς πολιτείας
4 καὶ τῶν ἀνδρῶν. εἰς ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πά-
λιν ἐπεισελθεῖν, τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρή-
σατο λόγοις βαρυτέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις·
5 καὶ γὰρ ἦν ὁ νεανίσκος οὐδαμῶς Κρητικὸς ἀλλὰ πεφευγὼς
6 τὴν Κρητικὴν ἀναγωγίαν. διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς* 1118
*ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ, καὶ μᾶλλον ἔτι διὰ τὸ
τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ πεντα-
κοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι τὸν πρὸς Νάβιν
7 πόλεμον εὐγενῶς αὐτοῖς. πλὴν διακούσαντες οὐδὲν ἧττον
ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλι-
κράτης ὁ Λεοντήσιος ἀναστὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν
οὐδενὶ χωρὶς τῆς Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν
8 οὐδενὶ κατ' οὐδενός. καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ
τῶν ὑποκειμένων.*

17 ** Ὅτι οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν*
(15a) *εἰς παραλόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευάς,
καὶ εἰς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυ-
2 χρονίοις ἀρρωστίαις δυσποτμοῦσι. καὶ γὰρ ἐκεῖνοι πολ-
λάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῆς θερα-
πείας καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται τῆς
ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι τοῖς
συμβαίνουσιν ἀπαδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν
θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης ἐπῳδῆς
3 καὶ παντὸς περιάμματος πεῖραν λαμβάνειν. ὃ καὶ περὶ
τοὺς Ῥοδίους συνέβαινε. πάντων γὰρ αὐτοῖς παρὰ δόξαν
ἀπαντωμένων ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν
4 καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ προσδέχεσθαι. καὶ*

---

1. *διαλεγομένων Rei* 725, *διαλεγόντων* epitomator 2. *ἔρεπον* OU, corr. *Be* 7. *βαθυτέροις Na* 232 *σπουδαιτέροις* O 9. *ἀναγωγήν* OU, *ἀγωγήν Rei* 725, corr. *Sch* 10. *τὸ* add. *Ur* 11. *μετὰ φ̅* OU 17. *κατήσχυσε* O 19. M *Ma* 441 *Hey* 80, 23 20. *ἐνέπεσον Ma* 23. *τῆι θεραπείαι* M, corr. Geelius 28. *ἐλάμβανον* Suid. v. *ἐπῳδή*

τοῦτ' ἐδόκουν πάσχειν εἰκότως· ὅταν γὰρ μηδὲν ἀνύηται
τῶν κατὰ λόγον, δέῃ δὲ κατ' ἀνάγκην ἐνεργεῖσθαι τὸ συν-
εχές, ἀνάγκη πεῖραν λαμβάνειν καὶ τῶν παρὰ λόγον. διὸ 5
καὶ Ῥόδιοι ἐμπεσόντες εἰς τοιαύτην διάθεσιν ἐποίησάν τι
τῶν γινομένων, καὶ ὃν ἀπεδοκίμασαν ἄρχοντα, τοῦτον πά-
λιν εἵλοντο ἄρχοντα, καὶ ἄλλα τινὰ παράλογα.

RES ITALIAE.

a. u. 602 * Ὅτι πρέσβεων διαφόρων παραγενομένων εἰς τὴν 18 (16)
Ῥώμην ἡ σύγκλητος πρῶτον μὲν εἰσεκαλέσατο τὸν Εὐμέ-
νους τοῦ βασιλέως υἱὸν Ἄτταλον· παραγεγόνει γὰρ ἔτι 2
παῖς ὢν κατὰ τὸν καιρὸν τοῦτον εἰς Ῥώμην χάριν τοῦ τῇ
τε συγκλήτῳ συσταθῆναι καὶ τὰς πατρικὰς ἀνανεώσασθαι
1119 φιλίας καὶ ξενίας. οὗτος μὲν οὖν φιλανθρώπως ὑπό τε 3
τῆς συγκλήτου καὶ τῶν πατρικῶν φίλων ἀποδεχθείς, καὶ
λαβὼν ἀποκρίσεις ἃς ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ
καθ' αὑτὸν ἡλικίᾳ, μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν
οἰκείαν, πασῶν αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτε- 4
νῶς καὶ μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον. ἧκε 5
δὲ καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας
ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. ὁ 6
δ' Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν εἰς τὴν
σύγκλητον, ἔχων μεθ' ἑαυτοῦ τὴν Λαοδίκην καὶ τὸν Ἀλέ-
ξανδρον. πρῶτον μὲν οὖν ὁ νεανίσκος ἐποιήσατό τινας 7
μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους μνησθῆναι τῆς πρὸς
Ἀντίοχον τὸν αὐτοῦ πατέρα φιλίας καὶ συμμαχίας, μάλι-
στα δὲ συγκατασκευάζειν αὐτῷ τὴν βασιλείαν, εἰ δὲ μή, 8
συγχωρῆσαι τὴν κάθοδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους
συμπράττειν αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρ-

---

2. *τῶν* add. *Na* 130. 5. *γελωμένων* Orellius ind. lect. acad. Turic. a. 1834 p. 8 8. O fol. 256' *Ur* 213 10. *παρεγεγόνει* O 12. *τε* om. O 13. *φιλανθρωπίας καὶ Ur* *φιλ̄ανιως* O, *φιλ̄ανινως* idem mutatus pr. m., *φιλανθρωπίνως Ur*, corr. *Be* 15. *ἃς* om. O 19. *αὐτὸν* om. O 20. *ἀνεχώρισεν εἰς τὴν οἰκίαν* O 24. *ῥωμαίοις* O 25. *τὸν* ante *Ἀντ.* add. *Ur* 26. *δὲ* (ante *συγχ.*) *Ur*, *μὲν* O et, ut videtur, U

9 χῆς. ὁ δ' Ἡρακλείδης παραλαβὼν τὸν λόγον, καὶ πολλήν
τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπ' ἀγαθῷ Δη-
μητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν ὅτι δεῖ συγ-
χωρεῖν τὴν κάθοδον τῷ νεανίσκῳ καὶ τῇ Λαοδίκῃ κατὰ
τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασιλέως ἐκγόνοις κατὰ
10 φύσιν. τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν ἤρεσκε
τούτων, ἀλλὰ καὶ τὴν κατασκευὴν τοῦ δράματος ἐνενόουν
11 καὶ τὸν Ἡρακλείδην ἐβδελύττοντο προφανῶς· οἱ δὲ πολ-
λοὶ τεθεραπευμένοι ταῖς Ἡρακλείδου γοητείαις συγκατ-
12 ηνέχθησαν ἐπὶ τὸ γράφειν δόγμα τοιοῦτον "Ἀλέξανδρος
καὶ Λαοδίκη, βασιλέως υἱοὶ φίλου καὶ συμμάχου ἡμετέρου
γεγενημένου, ἐπελθόντες ἐπὶ τὴν σύγκλητον λόγους ἐποιή-
13 σαντο· ἡ δὲ σύγκλητος αὐτοῖς ἐξουσίαν ἔδωκεν ἐπὶ τὴν
πατρῴαν ἀρχὴν καταπορεύεσθαι, καὶ βοηθεῖν αὐτοῖς, ὡς
14 ἠξίουν, ἔδοξεν." ὁ δ' Ἡρακλείδης ἐπιλαβόμενος τῆς ἀφορ-
μῆς ταύτης εὐθέως ἐξενολόγει, καὶ προσεκαλεῖτο τῶν ἐπι-
15 φανῶν ἀνδρῶν. ἀφικόμενος δ' εἰς τὴν Ἔφεσον ἐγίνετο
περὶ τὴν παρασκευὴν τῆς προκειμένης ἐπιβολῆς.

RES SYRIAE.

19 (14) * Καὶ Δημήτριον δέ φησι τὸν ἐκ τῆς Ῥώμης τὴν ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ, βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι. 1117

FRAGMENTA INCERTAE SEDIS.

20 * Ὅτι ὅταν ἅπαξ οἱ πολλοὶ σχῶσιν ὁρμὴν πρὸς τὸ φιλεῖν ἢ μισεῖν τινας ὑπερβαλλόντως, πᾶσα πρόφασις ἱκανὴ γίνεται πρὸς τὸ συντελεῖν τὰς αὐτῶν προθέσεις. 1120

---

5. ἐκγόνους O et, ut videtur, U, corr. *Ur* 9. τῆς — γοητείας OU, διὰ τῆς — γοητείας *Ur*, τῇ — γοητείᾳ *Sch*, corr. *Rei* 725 ἡρακλείδους O συγκατενέχθησαν O 17. post ἀνδρῶν add. ὅσους ἠδύνατο *Rei* 725 ἐγένετο O 18. περὶ *Ur* pro παρὰ 19. probabilius est in historia anni 602, quam anni 601 hoc de Demetrio iudicium a Polybio positum esse 20. Athen. 10 p. 440[b] φησι] Polybius 25. M *Ma* 142 *Hey* 81, 7

* *Ἀλλὰ γὰρ ὀκνῶ μή ποτε εἰς τὸ περιφερόμενον* 21
ἐμπεσὼν λάθω, πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέ-
στερος ἢ ὁ τὸ κόσκινον ὑπέχων· δοκῶ γὰρ δὴ κἀγὼ πρὸς 2
ὁμολογουμένην ψευδολογίαν ἀκριβολογούμενος καὶ τὸν ἐπι-
μετροῦντα λόγον εἰσφέρων παραπλήσιόν τι ποιεῖν. διὸ καὶ
μάτην τελέως περὶ τούτων λέγειν, εἰ μή τις καὶ γράφειν
ἐνύπνια βούλεται καὶ θεωρεῖν ἐγρηγορότως ἐνύπνια.

RELIQUIAE LIBRI XXXIV.

* *Οἱ δ' ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀπο-* 1
δείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφο-
ρός τε ἐποίησε καὶ Πολύβιος.

* *Πολύβιος φήσας περὶ τῶν Ἑλληνικῶν καλῶς μὲν* 2
Εὔδοξον κάλλιστα δ' Ἔφορον ἐξηγεῖσθαι περὶ κτίσεων
συγγενειῶν μεταναστάσεων ἀρχηγετῶν, ἡμεῖς δέ, φησί, τὰ
νῦν ὄντα δηλώσομεν, καὶ περὶ θέσεως τόπων καὶ διαστη-
μάτων· τοῦτο γάρ ἐστιν οἰκειότατον χωρογραφίᾳ.

* *Ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν τερατολογίαν* 2
οὐχ Ὁμηρικόν. προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον 2
ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι τι καὶ αὐτῶν τῶν
ἀληθινῶν, ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως 3
πλάνης ἐπιχειρῶν.

* *Καὶ Πολύβιος δ' ὀρθῶς ὑπονοεῖ τὰ περὶ τῆς πλά-* 4

---

1. M *Ma* 442 *Hey* 81, 9; ad librum XXXIV fragmentum refertur ab Ernesto Schulze de excerpt. Constant. p. 18 s. 2. de proverbio conf. Paroemiogr. Graec. ed. Leutsch I p. 303, II p. 695 *ἀμέλ* | M, corr. *Ma* *ἀφρονέστερος* M secundum Heysium, idem coni. Geelius, om. *Ma* 3. *δέδοικα γὰρ μὴ* et tum *ποιεῖν δοκῶ, μάτην — λέγων Be* *δὴ* Geelius, *μὴ* M, *μοι* Luchtius 5. *διὸ καὶ* M, *διὰ τὸ* coni. *Hey* 6. *μάταιον Hu* *λέγων Ma, λέγω* Geelius 7. *ἐγρηγορότος Be, ἐγρηγορὼς* Cobetus Mnemos. XI 34 8. libro XXXIV Polybius *περὶ θέσεως τόπων καὶ διαστημάτων* egit, quam descriptionem *χωρογραφίαν* appellavit; praeterea conf. supra 3, 57—59 9. Strabo 8, 1, 1 p. 332, quibus antecedunt haec: *ἀποδώσομεν νυνὶ τὰ λοιπὰ τῆς Ἑλλαδικῆς γεωγραφίας, ἅπερ Ὅμηρος μὲν πρῶτος, ἔπειτα καὶ ἄλλοι πλείους ἐπραγματεύσαντο, οἱ μὲν — οἱ δ'* cet. 12. Strabo 10, 3, 5 p. 465 17. idem 1, 2, 9 p. 20 22. idem 1, 2, 15—17 p. 23—25

5 νης. τὸν γὰρ Αἴολον τὸν προσημαίνοντα τοὺς ἔκπλους ἐν
τοῖς κατὰ τὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσ-
έκπλοις διὰ τὰς παλιρροίας, ταμίαν τε εἰρῆσθαι τῶν
6 ἀνέμων καὶ βασιλέα νενομίσθαι φησί, καθάπερ Δαναὸν
μὲν τὰ ὑδρεῖα τὰ ἐν Ἄργει παραδείξαντα, Ἀτρέα δὲ τοῦ
ἡλίου τὸν ὑπεναντίον τῷ οὐρανῷ δρόμον, μάντεις τε καὶ
7 ἱεροσκοπουμένους ἀποδείκνυσθαι βασιλέας· τούς θ' ἱερέας 1121
τῶν Αἰγυπτίων καὶ Χαλδαίους καὶ Μάγους, σοφίᾳ τινὶ
διαφέροντας τῶν ἄλλων, ἡγεμονίας καὶ τιμῆς τυγχάνειν
8 παρὰ τοῖς πρὸ ἡμῶν. οὕτω δὲ καὶ τῶν θεῶν ἕνα ἕκαστον
9 τῶν χρησίμων τινὸς εὑρετὴν γενόμενον τιμᾶσθαι. ταῦτα
δὲ προοικονομησάμενος οὐκ ἐᾷ τὸν Αἴολον ἐν μύθου σχή-
ματι ἀκούεσθαι, οὐδ' ὅλην τὴν Ὀδυσσέως πλάνην, ἀλλὰ
μικρὰ μὲν προσμεμυθεῦσθαι καθάπερ καὶ τῷ Ἰλιακῷ πο-
10 λέμῳ, τὸ δ' ὅλον περὶ Σικελίαν καὶ τῷ ποιητῇ πεποιῆσθαι
καὶ τοῖς ἄλλοις συγγραφεῦσιν, ὅσοι τἀπιχώρια λέγουσι
11 τὰ περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν. οὐκ ἐπαινεῖ δὲ οὐδὲ
τὴν τοιαύτην τοῦ Ἐρατοσθένους ἀπόφασιν, διότι φησὶ
τότ' ἂν εὑρεῖν τινα ποῦ Ὀδυσσεὺς πεπλάνηται, ὅταν εὕρῃ
12 τὸν σκυτέα τὸν συρράψαντα τὸν τῶν ἀνέμων ἀσκόν. καὶ
τοῦτο δ' οἰκείως εἰρῆσθαι τοῖς συμβαίνουσι περὶ τὸ Σκύλ-
λαιον καὶ τὴν θήραν τῶν γαλεωτῶν, τὸ ἐπὶ τῆς Σκύλλης,

13 αὐτοῦ δ' ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
κῆτος.

14 τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν Ἰταλίαν,
ἐπειδὰν ἐκπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι,
περιπίπτειν τοῖς μείζοσι τῶν ζῴων, οἷον δελφίνων καὶ
15 κυνῶν καὶ ἄλλων κητωδῶν· ἐκ δὲ τῆς θήρας αὐτῶν πιαί-
νεσθαι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας λέγεσθαι καὶ κύνας
16 φησί. συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε καὶ κατὰ τὰς ἀνα-
βάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων, ὅπερ ἐπὶ πυρὸς
καὶ ὕλης ἐμπιπραμένης· ἀθροιζόμενα γὰρ τὰ θηρία

---

16. τὰ περιχώρια codices, τὰ ἐπιχώρια Coraes, corr. *Di* 23. Hom. Odyss. 12, 95 27. ἐκπέσωσι sec. m. in cod. A pro ἐμπέσωσι 29. κητώδων *Na* 362.

φεύγειν τὸ πῦρ ἢ τὸ ὕδωρ, καὶ βορὰν γίνεσθαι τοῖς
κρείττοσι.
Ταῦτα δ' εἰπὼν διηγεῖται τὴν τῶν γαλεωτῶν θήραν, 3
ἣ συνίσταται περὶ τὸ Σκύλλαιον. σκοπὸς γὰρ ἐφέστηκε 2
κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς, δύο
καθ' ἕκαστον σκαφίδιον. καὶ ὁ μὲν ἐλαύνει, ὁ δ' ἐπὶ τῆς 3
πρῴρας ἕστηκε δόρυ ἔχων, σημήναντος τοῦ σκοποῦ τὴν
ἐπιφάνειαν τοῦ γαλεώτου· φέρεται δὲ τὸ τρίτον μέρος
ἔξαλον τὸ ζῷον. συνάψαντος δὲ τοῦ σκάφους ὁ μὲν 4
ἔπληξεν ἐκ χειρός, εἶτ' ἐξέσπασεν ἐκ τοῦ σώματος τὸ δόρυ
χωρὶς τῆς ἐπιδορατίδος· ἀγκιστρώδης τε γάρ ἐστι, καὶ 5
χαλαρῶς ἐνήρμοσται τῷ δόρατι ἐπίτηδες, καλώδιον δ'
ἔχει μακρὸν ἐξημμένον. τοῦτ' ἐπιχαλῶσι τῷ τρωθέντι
1122 τέως ἕως ἂν κάμῃ σφαδάζον καὶ ὑποφεῦγον· τότε δ' ἕλ- 6
κουσιν ἐπὶ τὴν γῆν, ἢ εἰς τὸ σκάφος ἀναλαμβάνουσιν, ἐὰν
μὴ μέγα ᾖ τελέως τὸ σῶμα. κἂν ἐκπέσῃ δὲ εἰς τὴν θά- 7
λατταν τὸ δόρυ, οὐκ ἀπόλωλεν· ἔστι γὰρ πηκτὸν ἔκ τε
δρυὸς καὶ ἐλάτης, ὥστε βαπτιζομένου τοῦ δρυΐνου βάρει
μετέωρον εἶναι τὸ λοιπὸν καὶ εὐανάληπτον. συμβαίνειν 8
δέ ποτε καὶ τιτρώσκεσθαι διὰ τοῦ σκαφιδίου τὸν κωπη-
λάτην διὰ τὸ μέγεθος τοῦ ξίφους τῶν γαλεωτῶν καὶ τὸ
τὴν ἀκμὴν τοῦ ζῴου συαγρώδη εἶναι καὶ τὴν θήραν.
Ἔκ τε δὴ τῶν τοιούτων εἰκάζοι τις ἄν, φησί, περὶ 9
Σικελίαν γενέσθαι τὴν πλάνην κατὰ τὸν Ὅμηρον, ὅτι τῇ
Σκύλλῃ προσῆψε τὴν τοιαύτην θήραν ἣ μάλιστ' ἐπιχώριός
ἐστι τῷ Σκυλλαίῳ, καὶ ἐκ τῶν περὶ τῆς Χαρύβδεως λεγο- 10
μένων ὁμοίων τοῖς τοῦ πορθμοῦ πάθεσιν. τὸ δὲ 11

τρὶς μὲν γάρ τ' ἀνίησιν

ἀντὶ τοῦ δὶς γραφικὸν εἶναι ἁμάρτημα ἢ ἱστορικόν. καὶ 12
τὰ ἐν τῇ Μήνιγγι δὲ τοῖς περὶ τῶν Λωτοφάγων εἰρη-
μένοις συμφωνεῖν.
Εἰ δέ τινα μὴ συμφωνεῖ, μεταβολὰς αἰτιᾶσθαι δεῖν 4
ἢ ἄγνοιαν ἢ καὶ ποιητικὴν ἐξουσίαν, ἣ συνέστηκεν ἐξ ἱστο-
ρίας καὶ διαθέσεως καὶ μύθου. τῆς μὲν οὖν ἱστορίας 2

5. ἀνὰ δύο coni. Sch 22. τὴν ὁρμὴν Coraes καὶ] ὡς coni. Meinekius 28. Hom. Odyss. 12, 105

*ἀλήθειαν εἶναι τέλος, ὡς ἐν νεῶν καταλόγῳ τὰ ἑκάστοις
τόποις συμβεβηκότα λέγοντος τοῦ ποιητοῦ, τὴν μὲν
πετρήεσσαν τὴν δὲ ἐσχατόωσαν πόλιν, ἄλλην δὲ πολυ-
3 τρήρωνα, τὴν δ' ἀγχίαλον· τῆς δὲ διαθέσεως ἐνάργειαν
εἶναι τὸ τέλος ὡς ὅταν μαχομένους εἰσάγῃ, μύθου δὲ
4 ἡδονὴν καὶ ἔκπληξιν. τὸ δὲ πάντα πλάττειν οὐ πιθανὸν
οὐδ' Ὁμηρικόν· τὴν γὰρ ἐκείνου ποίησιν φιλοσόφημα
πάντας νομίζειν, οὐχ ὡς Ἐρατοσθένης φησί, κελεύων μὴ
κρίνειν πρὸς τὴν διάνοιαν τὰ ποιήματα, μηδ' ἱστορίαν
5 ἀπ' αὐτῶν ζητεῖν. πιθανώτερόν τε τὸ
ἔνθεν δ' ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
ἐν βραχεῖ διαστήματι δέχεσθαι (οἱ γὰρ ὀλοοὶ οὐκ εὐθύ-
δρομοι) ἢ ἐξωκεανίζειν ὡς ἂν οὐρίων πνεόντων συνεχῶς.
6 συνθεὶς δὲ τὸ διάστημα τὸ ἐκ Μαλεῶν ἐπὶ στήλας σταδίων
δισμυρίων καὶ δισχιλίων πεντακοσίων, εἰ, φησί, τοῦτο
θείημεν ἐν ταῖς ἐννέα ἡμέραις διηνύσθαι ἰσοταχῶς, ἑκά-
στης ἂν ἡμέρας ὁ πλοῦς συμβαίνοι σταδίων δισχιλίων
7 πεντακοσίων. τίς οὖν ἱστόρηκεν ἐκ Λυκίας ἢ Ῥόδου δευ-
τεραῖόν τινα ἀφιγμένον εἰς Ἀλεξάνδρειαν, ὄντος τοῦ δια-
8 στήματος σταδίων τετρακισχιλίων; πρὸς δὲ τοὺς ἐπιζη- 1123
τοῦντας πῶς τρὶς εἰς Σικελίαν ἐλθὼν οὐδ' ἅπαξ διὰ τοῦ
πορθμοῦ πέπλευκεν Ὀδυσσεύς, ἀπολογεῖται διότι καὶ οἱ
ὕστερον ἔφευγον ἅπαντες τὸν πλοῦν τοῦτον. τοιαῦτα μὲν
εἴρηκεν.*

5 * *Πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν
ἀρχαίους ἐᾶν φησι, τοὺς δ' ἐκείνους ἐλέγχοντας ἐξετάζειν,
Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγμα-
2 τευσάμενον περὶ γεωγραφίας καὶ Πυθέαν, ὑφ' οὗ παρα-
κρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν
ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τετ-
3 τάρων μυριάδων ἀποδόντος τῆς νήσου, προσιστορήσαντος
δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν
οἷς οὔτε γῆ καθ' αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτ'*

---

4. *ἐνάργειαν* Xylander pro *ἐνέργειαν* 11. Hom. Odyss. 9, 82
12. *ἐν*] *ἐπὶ* Rei 780 25. Strabo 2, 4, 1—3 p. 104 s. 29. *ἐμβαδὸν*
Coraes pro *ἐμβατὸν*

ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ
ἐοικός, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι 4
καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν
ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα. τὸ μὲν 5
οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν
ἐξ ἀκοῆς. ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελ- 6
θὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐ-
ρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος· φησὶ δ' οὖν ὁ Πο- 7
λύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ
καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ
γένοιτο. τὸν δ' Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πι- 8
στεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευ-
κέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν. πολὺ δέ 9
φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ· ὁ μέντοι
γε εἰς μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι, ὁ δὲ καὶ
μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσ-
άρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδ' ἂν τῷ Ἑρμῇ πι-
στεύσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον 10
Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ
Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν "μηδὲ Δικαιάρχου 11
πιστεύσαντος" γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι
προσῆκον, καθ' οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται·
Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρ- 12
κτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλ' ἐκείνῳ μὲν καὶ Δικαι- 13
άρχῳ συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους·
Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη; ἀλλὰ μὴν 14
Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις ἃς
ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων
καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλ' οὐδ' ἐν οἷς ἐκείνους ἐλέγχει
1124 καθαρεύων. τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς 6
ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ
τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δ' ἐπὶ

18. 19. huc pertinet breve fragmentum Valesianum, quod infra cap. 6, 14 sequitur 19. 20. *ταῦτα δὲ μήτε — μήτε* codices, corr. Coraes 27. *λαοδογματικὰς* Tyrwhittus pro *ὅλας δογματικὰς* 28. *ποιοῦνται* Kramerus auctore Du Theilio pro *ποιεῖται*

*στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς
γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι
2 στηλῶν, τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν, εἴτ' εὖ λαμβά-
νονται εἴτε μή, τοὺς δ' ἑπτακισχιλίους οὐδετέρως, οὔτε
τὴν παραλίαν ἐκμετροῦντι οὔτε τὴν διὰ μέσου τοῦ πελά-
3 γους. τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστ' ἀμβλείᾳ
γωνίᾳ, βεβηκυίᾳ ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν στηλῶν,
4 κορυφὴν δ' ἐχούσῃ Νάρβωνα, ὥστε συνίστασθαι τρίγωνον
βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς
5 τὴν γωνίαν ποιούσας τὴν λεχθεῖσαν· ὧν ἡ μὲν ἀπὸ τοῦ
πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων ἢ
διακοσίων ἐπὶ τοῖς χιλίοις, ἡ δὲ λοιπὴ μικρῷ ἐλαττόνων
6 ἢ ὀκτακισχιλίων. καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ
τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρ-
ρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων, κατὰ
7 τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν. ἀλλ' ἔστω, φησί,
καὶ ἐκεῖνο τρισχιλίων· προειλήφθω δ' ἐπὶ τούτοις δισχι-
λίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Νάρβωνα,
ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τοῦ ἀμ-
8 βλυγωνίου. δῆλον οὖν, φησίν, ἐκ τῆς παιδικῆς μετρήσεως
ὅτι ἡ σύμπασα παραλία ἡ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ στήλας
ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ πελάγους εὐθείας πεντα-
9 κοσίοις σταδίοις. προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελο-
ποννήσου ἐπὶ τὸν πορθμὸν τρισχιλίων, οἱ σύμπαντες
ἔσονται στάδιοι, αὐτοὶ οἱ ἐπ' εὐθείας, πλείους ἢ διπλά-
10 σιοι ὧν Δικαίαρχος εἶπε. πλείους δὲ τούτων τοὺς ἐπὶ
τὸν μυχὸν τὸν Ἀδριατικὸν δεήσει, φησί, τιθέναι κατ'
ἐκεῖνον.*

11 *Ἀλλ', ὦ φίλε Πολύβιε, φαίη τις ἄν, ὥσπερ τούτου
τοῦ ψεύσματος ἐναργῆ παρίστησι τὸν ἔλεγχον ἡ πεῖρα ἐξ
12 αὐτῶν ὧν εἴρηκας αὐτός, εἰς μὲν Λευκάδα ἐκ Πελοπον-
νήσου ἑπτακοσίους, ἐντεῦθεν δὲ τοὺς ἴσους εἰς Κόρκυραν,
καὶ πάλιν ἐντεῦθεν εἰς τὰ Κεραύνια τοὺς ἴσους, καὶ ἐν
δεξιᾷ εἰς τὴν Ἰαπυγίαν, ἀπὸ δὲ τῶν Κεραυνίων τὴν Ἰλλυ-*

---

4. *οὔτε* Coraes pro *οὐδὲ* 12. post *μικρῷ* add. *λοιπὸν* codices (*μικρῷ λείπουσα τῶν ὀκταχισχιλίων Hu*)

*ρικὴν παραλίαν σταδίων ἑξακισχιλίων ἑκατὸν πεντήκοντα,
οὕτως κἀκεῖνα ψεύσματά ἐστιν ἀμφότερα, καὶ ὃ Δικαίαρ- 13
χος εἶπε, τὸ ἀπὸ πορθμοῦ ἐπὶ στήλας εἶναι σταδίων ἑπτα-
κισχιλίων, καὶ ὃ σὺ δοκεῖς ἀποδεῖξαι.*
* *Πῶς οὐκ ἂν εἰκότως δόξειεν ὑπερβεβηκέναι καὶ* 14
1125 *ἀπολεληρηκέναι τὸν Βεργαῖον Ἀντιφάνην, καὶ καθόλου
μηδενὶ καταλιπεῖν ὑπερβολὴν ἀνοίας τῶν ἐπιγινομένων;*
* *Ἑξῆς δὲ τὰ τοῦ Ἐρατοσθένους ἐπανορθοῖ, τὰ μὲν* 7
εὖ, τὰ δὲ χεῖρον λέγων ἢ ἐκεῖνος. ἐξ Ἰθάκης μὲν γὰρ εἰς 2
*Κόρκυραν τριακοσίους εἰπόντος, πλείους φησὶν εἶναι τῶν
ἐνακοσίων, ἐξ Ἐπιδάμνου δὲ εἰς Θεσσαλονίκειαν ἐνακοσίους
ἀποδόντος, πλείους τῶν δισχιλίων φησί. ταῦτα μὲν εὖ,* 3
*ἀπὸ δὲ Μασσαλίας ἐπὶ στήλας λέγοντος ἑπτακισχιλίους,
ἀπὸ δὲ Πυρήνης ἑξακισχιλίους, αὐτὸς λέγει χεῖρον πλείους
ἢ ἐνακισχιλίους τοὺς ἀπὸ Μασσαλίας, ἀπὸ δὲ Πυρήνης
μικρὸν ἐλάττους ἢ ὀκτακισχιλίους· ἐγγυτέρω γὰρ τῆς ἀλη-
θείας ἐκεῖνος εἴρηκεν. οἱ γὰρ νῦν ὁμολογοῦσιν, εἴ τις* 4
*τὰς τῶν ὁδῶν ἀνωμαλίας ὑποτέμνοιτο, μὴ μείζω τῶν
ἑξακισχιλίων σταδίων εἶναι τὸ μῆκος τὴν σύμπασαν Ἰβη-
ρίαν ἀπὸ Πυρήνης ἕως τῆς ἑσπερίου πλευρᾶς. ὁ δ' αὐτὸν* 5
*τὸν Τάγον ποταμὸν ὀκτακισχιλίων τίθησι τὸ μῆκος ἀπὸ
τῆς πηγῆς μέχρι τῶν ἐκβολῶν, οὐ δή που τὸ σὺν τοῖς σκο-
λιώμασιν (οὐ γὰρ γεωγραφικὸν τοῦτο), ἀλλ' ἐπ' εὐθείας
λέγων· καίτοι γε ἀπὸ Πυρήνης αἱ τοῦ Τάγου πηγαὶ πλέον
διέχουσιν ἢ χιλίους σταδίους. πάλιν δὲ τοῦτο μὲν ὀρθῶς* 6
*ἀποφαίνεται, ὅτι ἀγνοεῖ τὰ Ἰβηρικὰ ὁ Ἐρατοσθένης, καὶ
διότι περὶ αὐτῆς ἔσθ' ὅπου τὰ μαχόμενα ἀποφαίνεται,
ὅς γε μέχρι Γαδείρων ὑπὸ Γαλατῶν περιοικεῖσθαι φήσας* 7
*τὰ ἔξωθεν αὐτῆς, εἴ γε τὰ πρὸς δύσιν τῆς Εὐρώπης μέχρι
Γαδείρων ἔχουσιν ἐκεῖνοι, τούτων ἐκλαθόμενος κατὰ τὴν
τῆς Ἰβηρίας περίοδον τῶν Γαλατῶν οὐδαμοῦ μέμνηται.
τὸ δὲ μῆκος τῆς Εὐρώπης ὅτι ἔλαττόν ἐστι τοῦ συνάμφω* 8

---

5. P *Va* 173; conf. supra cap. 5, 10 5. 6. *ἀπολεληρηκέναι καὶ ὑπερβεβηκέναι Di* 6. *ἀπολεληρηκέναι* (alterum λ simile est ψ) P, *ἀπολεληρωκέναι Rei* 769 7. *ἀνοίας* idem pro *ἀπονοίας* (conf. 4, 11, 1) 8. Strabo 2, 4, 4 p. 106 s. 29. *τὰ* add. sec. m. in cod. Paris. 1394 32. *δὲ* add. *Di*

τῆς τε Λιβύης καὶ τῆς Ἀσίας ἐκθείς, οὐκ ὀρθῶς τὴν
9 σύγκρισιν ποιεῖται. τὸ μὲν γὰρ στόμα τὸ κατὰ στήλας
φησὶν ὅτι κατὰ τὴν ἰσημερινὴν δύσιν ἐστίν, ὁ δὲ Τάναϊς
10 ῥεῖ ἀπὸ θερινῆς ἀνατολῆς· ἐλαττοῦται δὴ τοῦ συνάμφω
μήκους τῷ μεταξὺ τῆς θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημε-
ρινῆς· τοῦτο γὰρ ἡ Ἀσία προλαμβάνει πρὸς τὴν ἰσημε-
ρινὴν ἀνατολὴν τοῦ πρὸς τὰς ἄρκτους ἡμικυκλίου.
11 * Προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι,
βέλτιον μὲν οὗτος εἴρηκε περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω
12 δὲ ἱκανῶς. ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας
καθήκουσαν, ἐφ' ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν,
ἐφ' ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφ' ἧς τὰ
μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντ' ἔθνη καὶ τοῦ 1126
13 Τανάιδος· οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως
ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφ'
ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά,
14 τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφ' ἧς τὰ
κατὰ Σηστὸν καὶ Ἄβυδον στενά (ἔχουσι δ' αὐτὴν Θρᾷκες),
πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν βόσπορον καὶ τὸ
στόμα τῆς Μαιώτιδος.
8 * Πολύβιος δ' ὁ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τρια-
κοστῇ τῶν ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας
διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ
αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους
2 τοὺς θύννους πιαίνεσθαι. διόπερ οὐκ ἂν ἁμάρτοι τις
λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους [εἰσὶ γὰρ οἱ θύν-
νοι οἷον ὕες ἀπὸ τῶν βαλάνων αὐξανόμενοι].
3 * Λέγει δ' ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπί-
πτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα, φησί, καὶ ἡ Σαρδὼ
φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ.
4 * Τὴν κατὰ τὴν Λυσιτανίαν (χώρα δ' ἐστὶν αὕτη τῆς
Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι) διηγούμενος

---

5. τῷ *Sch.* pro τοῦ 8. Strabo 2, 4, 8 p. 108 21. Athen. 7 p. 302c; conf. Strab. 3, 2, 7 p. 145 extr. 26. 27. εἰσὶ—αὐξανόμενοι del. *Na* 123 28. Strabo 3, 2, 7 p. 145 ἐκπίπτειν Meinekius vindic. Strab. p. 17 pro ἐκπέμπειν 31. Athen. 8 p. 330 extr.

εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης ἐν τῇ τετάρτῃ καὶ
τριακοστῇ τῶν ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ
ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι,
καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται· ῥόδα 5
μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παρα-
πλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ 6
θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρη-
στότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς
τὸ γινόμενον ἐν τῇ καθ' ἡμᾶς θαλάττῃ. καὶ ὁ μὲν τῶν 7
κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν
ἐννέα ὀβολῶν Ἀλεξανδρινῶν· τοῦ δ' οἴνου δραχμῆς ὁ 8
μετρητής, καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ, καὶ λαγώς. τῶν
δ' ἀρνῶν τριώβολον καὶ τετρώβολον ἡ τιμή. ὗς δὲ πίων,
ἑκατὸν μνᾶς ἄγων, πέντε δραχμῶν, καὶ πρόβατον δυεῖν.
τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν πέντε, 9
καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα 10
σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλ' ἐν ἐπιδόσει καὶ χάριτι
τὴν ἀλλαγὴν ποιοῦνται τούτων.

* Τοὺς δ' ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδού- 9
1127 λους προσαγορεύουσιν, οἱ μὲν τοὺς αὐτοὺς νομίζοντες, οἱ
δ' ἑτέρους· ὧν ἐστι καὶ Πολύβιος, συνοίκους φήσας τοῖς 2
Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρδούλους.

* Τῇ δὲ τῆς χώρας εὐδαιμονίᾳ καὶ τὸ ἥμερον καὶ 3
τὸ πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς, καὶ τοῖς
Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν, ὡς εἴρηκε Πολύβιος [διὰ
τὴν συγγένειαν].

* Καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος 4
καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαί-
νουσι τὰς στήλας.

* Φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ 5
ἐν Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς
τὸ ὕδωρ, πότιμον, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης

---

10. *Σικελικὸς Sch* in lexico p. 555 pro *σίκλος* 19. Strabo 3, 1, 6 p. 139 23. idem 3, 2, 15 p. 151 25. 26. *διὰ τὴν συγγένειαν* del. *Hu*, *καὶ διὰ τὴν συγγ.* sec. m. in cod. Medic., *καὶ τὴν συγγ. Sch* 27. Strabo 3, 5, 5 p. 170 30. idem 3, 5, 7 p. 172

ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, κατὰ δὲ
6 *τὰς ἀμπώτεις πληρουμένην. αἰτιᾶται δ' ὅτι τὸ πνεῦμα*
τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον
καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπι-
βάσεις τῆς θαλάττης εἴργεται τῶν οἰκείων τοιούτων ἐξό-
δων, ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς
7 *πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν*
εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς, ὥστ' ἀνα-
βλύειν εὐπόρως.

8 * *Πολύβιος δὲ τῶν περὶ Καρχηδόνα Νέαν ἀργυρείων*
μνησθεὶς μέγιστα μὲν εἶναί φησι, διέχειν δὲ τῆς πόλεως
ὅσον εἴκοσι σταδίους, περιειληφότα κύκλον τετρακοσίων
9 *σταδίων, ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν*
ἐργαζομένων, ἀναφέροντας τότε τῷ δήμῳ τῶν Ῥωμαίων
καθ' ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντακισχιλίας δραχμάς.
τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ (μακρὰ γάρ ἐστι),
10 *τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν φησι κόπτεσθαι καὶ*
κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι· κόπτεσθαι δὲ πάλιν τὰς
ὑποστάσεις, καὶ πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδά-
11 *των κόπτεσθαι· τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν,*
ἀποχυθέντος τοῦ μολίβδου, καθαρὸν τὸν ἄργυρον ἐξάγειν.

12 * *Πολύβιος δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτι-*
βηρίας ῥεῖν φησι, διέχοντας ἀλλήλων ὅσον ἐνακοσίους
σταδίους.

13 * *Πολύβιος δὲ τὰ τῶν Οὐακκαίων καὶ τῶν Κελτιβήρων*
ἔθνη καὶ χωρία διεξιὼν συλλέγει ταῖς ἄλλαις πόλεσι καὶ
Σεγεσάμαν καὶ Ἰντερκατίαν.

14 * *Τοιαύτην δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμ-*
15 *πρότητι Πολύβιος Ἴβηρός τινος βασιλέως οἰκίαν, ὃν καὶ*
ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφήν, πλὴν τοῦ τοὺς
κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κρι-
θίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς.

---

10. Strabo 3, 2, 10 p. 147 21. *μολίβδου* codices praestantissimi Paris. 1397 et Medic., *μολύβδου* vulgo 22. Strabo 3, 2, 11 p. 148 *τοῦτον*] *τὸν Βαῖτιν* 25. Strabo 3, 4, 13 p. 162 28. Athen. 1 p. 16ᶜ

* Πολύβιος δ' ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστο- 10
ριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποτα-
μοῦ πεδίον εἶναι, δι' οὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν
καὶ Ῥόσκυνον, ῥέοντας παρὰ πόλεις ὁμωνύμους, κατοικου-
μένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς 2
λεγομένους ἰχθῦς ὀρυκτούς. εἶναί τε τὸ πεδίον λεπτόγειον 3
καὶ πολλὴν ἄγρωστιν ἔχον πεφυκυῖαν· ὑπὸ δὲ ταύτην
διάμμου τῆς γῆς οὔσης ἐπὶ δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν
τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ, μεθ' οὗ ἰχθύες 4
κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς
τροφῆς (φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ) πεποιήκασι
πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες
λαμβάνουσιν.

* Περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος μὲν 5
ἐπιτιμᾷ Τιμαίῳ, φήσας εἶναι μὴ πεντάστομον ἀλλὰ
δίστομον.

* Ὁ δὲ Λείγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν 6
ἐκβάλλει. πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ
τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνησθεὶς
τῶν ὑπὸ Πυθέου μυθολογηθέντων, ὅτι Μασσαλιωτῶν μὲν 7
τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης
ἄξιον, ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος, περὶ τῆς Βρεττανι-
κῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος, οὐδὲ τῶν ἐκ Κορβιλῶνος,
αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δ' ἐθάρ-
ρησε τοσαῦτα ψεύσασθαι.

* Φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι 8
ζῷον ἐν αὐταῖς, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ
τριχώματος, ταῦτα δ' ἐοικέναι κάπρῳ, ὑπὸ δὲ τῷ γενείῳ 9
πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρ-
κου τὸ πάχος.

* Ἔτι φησὶ Πολύβιος ἐφ' ἑαυτοῦ κατ' Ἀκυληίαν μάλι- 10
στα ἐν τοῖς Ταυρίσκοις τοῖς Νωρικοῖς εὑρεθῆναι χρυσεῖον
1129 οὕτως εὐφυὲς ὥστ' ἐπὶ δύο πόδας ἀποσύραντι τὴν ἐπι-

1. Athen. 8 p. 332[a] 7. ἐμπεφυκυῖαν Meinekius analect. crit. ad Athen. p. 148 14. Strabo 4, 1, 8 p. 183. 17. idem 4, 2, 1 p. 190 Λίγηρ Meinekius Ναμνητῶν Coraes 26. Strabo 4, 6, 10 p. 207 extr. 27. αὐταῖς] ταῖς Ἄλπεσιν 31. Strabo 4, 6, 12 p. 208

11 πολῆς γῆν εὐθὺς ὀρυκτὸν εὑρίσκεσθαι χρυσόν. τὸ δ' ὄρυγμα μὴ πλειόνων ὑπάρχειν ἢ πεντεκαίδεκα ποδῶν.
12 εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρόν, κυάμου μέγεθος ἢ θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτε-
13 λοῦς. συνεργασαμένων δὲ τοῖς βαρβάροις τῶν Ἰταλιωτῶν ἐν διμήνῳ παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι
14 τῷ τρίτῳ μέρει καθ' ὅλην τὴν Ἰταλίαν. αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους.

15 * Ὁ δ' αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον τὸ Λύκαιον Παρνασσὸν Ὄλυμπον Πήλιον Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον Ῥοδόπην Δούνακα.
16 καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν,
17 τὰς δ' Ἄλπεις οὐδ' ἂν πεμπταῖος ἀναβαίη τις· τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον
18 παρὰ τὰ πεδία. τέτταρας δ' ὑπερβάσεις ὀνομάζει μόνον, διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων, ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις.
19 λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας, ὧν ἡ μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ ἑκατὸν τριάκοντα, ἐκρεῖ δὲ ποταμὸς
20 Μίγκιος· ἡ δ' ἑξῆς Λάριος τετρακοσίων, πλάτος δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν Ἀδούαν·
21 τρίτη δὲ Οὐερβανός, μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τίκινον. πάντες δ' εἰς τὸν Πάδον συρρέουσι.

11 * **Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι.**

---

11. Strabo 4, 6, 12 p. 208 extr. 15. 16. *αὐθήμερον μὲν εὐζώνοις* coni. *Be* 25. *ἑκατὸν* add. Aldina p. 91 extr. 26. *Λάριος* Kramerus pro *οὐερβανὸς* et vicissim 28. *Οὐερβανός* pro *λάριος* 31. Athen. 1 p. 31[d]

* Φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν 2
τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων,
κλύζεσθαι δ' αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι δὲ καὶ
πεντακοσίων δέουσαν.
* Τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί 3
φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων
1130 που καὶ πεντακοσίων σταδίων * * * Πολύβιος δ' οὐκ εὖ
καὶ τοὺς πάντας χιλίους τριακοσίους τριάκοντα λέγει.
* Πολύβιος δ' ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν 4
τὴν Λῆμνον καλεῖσθαι.
* Καλοῦσι δ' αὐτὸν Κρατῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι 5
τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον. ὑπὲρ
δὲ τούτων τῶν ἠόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον
εὐδαιμονέστατον τῶν ἁπάντων * * * Ἀντίοχος μὲν οὖν 6
φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ καὶ
Αὔσονας καλεῖσθαι, Πολύβιος δ' ἐμφαίνει δύο ἔθνη νο- 7
μίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν
χώραν ταύτην περὶ τὸν Κρατῆρα.
* Πολύβιος δ' ἀπὸ τῆς Ἰαπυγίας μεμιλιάσθαι φησί, 8
καὶ εἶναι μίλια πεντακόσια ἑξήκοντα δύο εἰς Σήναν πόλιν,
ἐντεῦθεν δ' εἰς Ἀκυληίαν ἑκατὸν ἑβδομήκοντα ὀκτώ.
* Μετὰ δὲ ταύτας τὸ Λακίνιον Ἥρας ἱερόν, πλούσιόν 9
ποτε ὑπάρξαν καὶ πολλῶν ἀναθημάτων μεστόν. τὰ διάρ-
ματα δ' οὐκ εὐκρινῶς λέγεται· πλὴν ὥς γε ἐπὶ τὸ πολὺ 10
σταδίους ἀπὸ πορθμοῦ μέχρι Λακινίου Πολύβιος ἀπο-
δίδωσι χιλίους καὶ τριακοσίους, ἐντεῦθεν δὲ καὶ δίαρμα 11
εἰς ἄκραν Ἰαπυγίαν ἑπτακοσίους.
* Πολύβιος δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερ- 12
ρυηκέναι φησὶν ἐκ μέρους, τοὺς δὲ συμμένειν· τὸν δὲ 13
μέγιστον τὸ χεῖλος ἔχειν περιφερὲς ὂν πέντε σταδίων, κατ'

1. Strabo 5, 1, 3 p. 211 5. idem 5, 2, 5 p. 222 7. 8. εὖ καὶ Meinekius vindic. Strab. p. 51 pro εἶναι 8. τετρακοσίους Di (πάντας — λέγει vulgo ante Kramerum) 9. Stephanus Byz. v. Αἰθάλη 11. Strabo 5, 4, 3 p. 242 αὐτὸν] τὸν κόλπον 19. Strabo 6, 3, 10 p. 285 20. Σήναν Cluverus pro σίλαν 22. Strabo 6, 1, 11 p. 261 26. χιλίους Mannertus pro δισχιλίους 28. Strabo 6, 2, 10 p. 276 κρατήρων] in insula quae ἱερὰ Ἡφαίστου appellatur

ὀλίγον δὲ συνάγεσθαι εἰς πεντήκοντα ποδῶν διάμετρον·
14 *καθ' οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδιαῖον, ὥστε*
15 *καθορᾶν ταῖς νηνεμίαις. ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν,*
ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησίδος, ὥστε
16 *μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι, ὅταν δὲ βορέας,*
φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος
ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους· τὸν δὲ
17 *ζέφυρον μέσην τινὰ ἔχειν τάξιν. τοὺς δ' ἄλλους κρατῆρας*
ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυση-
18 *μάτων. ἔκ τε δὴ τῆς διαφορᾶς τῶν βρόμων, καὶ ἐκ τοῦ*
πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ
λιγνύες, προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν
19 *μέλλοντα ἄνεμον πνεῖν. τῶν γοῦν ἐν Λιπάραις γενομένης*
ἀπλοίας προειπεῖν τινάς φησι τὸν ἐσόμενον ἄνεμον, *καὶ*
20 *μὴ διαψεύσασθαι. ἀφ' οὗ δὴ τὸ μυθωδέστατον δοκοῦν*
εἰρῆσθαι τῷ ποιητῇ οὐ μάτην φαίνεσθαι λεχθέν, ἀλλ'
αἰνιξαμένου τὴν ἀλήθειαν, ὅταν φῇ ταμίαν τῶν ἀνέμων
τὸν Αἴολον.

12 ∗ *Ἐκ δὲ τῆς Ἀπολλωνίας εἰς Μακεδονίαν ἡ Ἐγνατία* 1131
ἐστὶν ὁδὸς πρὸς ἕω, βεβηματισμένη κατὰ μίλιον καὶ κατε-
στηλωμένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ· μιλίων
2 *δ' ἐστὶ πεντακοσίων τριάκοντα πέντε. λογιζομένῳ δέ, ὡς*
μὲν οἱ πολλοί, τὸ μίλιον ὀκταστάδιον τετρακισχίλιοι ἂν
3 *εἶεν στάδιοι καὶ ἐπ' αὐτοῖς διακόσιοι ὀγδοήκοντα, ὡς δὲ*
Πολύβιος προστιθεὶς τῷ ὀκτασταδίῳ δίπλεθρον, ὅ ἐστι
τρίτον σταδίου, προσθετέον ἄλλους σταδίους ἑκατὸν ἑβδο-
4 *μήκοντα ὀκτώ, τὸ τρίτον τοῦ τῶν μιλίων ἀριθμοῦ. συμ-*
βαίνει δ' ἀπὸ ἴσου διαστήματος συμπίπτειν εἰς τὴν αὐτὴν
ὁδὸν τούς τ' ἐκ τῆς Ἀπολλωνίας ὁρμηθέντας καὶ τοὺς
5 *ἐξ Ἐπιδάμνου. ἡ μὲν οὖν πᾶσα Ἐγνατία καλεῖται, ἡ δὲ*
πρώτη ἐπὶ Κανδαουΐας λέγεται, ὄρους Ἰλλυρικοῦ, διὰ Λυχ-
νιδοῦ πόλεως καὶ Πυλῶνος, τόπου ὁρίζοντος ἐν τῇ ὁδῷ
6 *τήν τε Ἰλλυρίδα καὶ τὴν Μακεδονίαν. ἐκεῖθεν δ' ἐστὶ*

---

4. *ὁμιχλώδη* (cum spir. leni) Polybius scripsisse videtur 14. *ἄνεμον* add. *Ca* 19. Strabo 7, 7, 4 p. 322 31. *Λυχνιδοῦ* Tzschuckius pro *λιχνιδίου*

*παρὰ Βαρνοῦντα, διὰ Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐορ-
δῶν, εἰς Ἔδεσσαν καὶ Πέλλαν μέχρι Θεσσαλονικείας· μίλια* 7
δ' ἐστί, φησὶ Πολύβιος, ταῦτα διακόσια ἑξήκοντα ἑπτά.

* *Ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι* 8
*τριάκοντα, ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέ-
χρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος,
τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολ-
λωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι·
προστίθησι δ' ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα,* 9
*τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ
μιλίου σταδίοις.*

* *Ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων* 10
σταδίων, ὡς Πολύβιος.

* *Πολυβίου δ' εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς* 11
*ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους,
εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως * * * κατ'
ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ* τοῦ Ἴστρου ἐπὶ τὰς Μαλέας
*ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ τὴν
σύντομον καταμετρεῖν ἀλλὰ τὴν τυχοῦσαν, ἣν ἐπορεύθη
τῶν στρατηγῶν τις.*

* *Τὰ δ' ἐπ' εὐθείας τούτοις μέχρι τῆς Ἰνδικῆς τὰ* 13
*αὐτα κεῖται καὶ παρὰ τῷ Ἀρτεμιδώρῳ ἅπερ καὶ παρὰ
τῷ Ἐρατοσθένει. λέγει δὲ καὶ Πολύβιος περὶ τῶν ἐκεῖ
μάλιστα δεῖν πιστεύειν ἐκείνῳ.*

* *Ὁ γοῦν Πολύβιος γεγονὼς ἐν τῇ πόλει βδελύττεται* 14
τὴν τότε κατάστασιν, καί φησι τρία γένη τὴν πόλιν οἰκεῖν, 2
*τό τε Αἰγύπτιον καὶ ἐπιχώριον φῦλον, ὀξὺ καὶ πολιτικόν,
καὶ τὸ μισθοφορικόν, βαρὺ καὶ πολὺ καὶ ἀνάγωγον· ἐξ* 3
1132 *ἔθους γὰρ παλαιοῦ ξένους ἔτρεφον τοὺς τὰ ὅπλα ἔχοντας,
ἄρχειν μᾶλλον ἢ ἄρχεσθαι δεδιδαγμένους διὰ τὴν τῶν βα-
σιλέων οὐδένειαν. τρίτον δ' ἦν γένος τὸ τῶν Ἀλεξανδρέων,* 4

---

4. Strabonis epit. 7, 57 p. 90 ed. Kram. 4. 5. *ἑξακόσιοι τριάκοντα*] *στάδιοι* 12. Strabo 8, 2, 1 p. 335 *περίμετρος*] Peloponnesi 14. Strabo 8, 8, 5 p. 389 17. *τοῦ Ἴστρου ἐπὶ τὰς Μαλ* restituit Kramerus 21. Strabo 14, 2, 29 p. 663 extr. 25. idem 17, 1, 12 p. 797 *πόλει*] *Ἀλεξανδρείᾳ* 31. *ἀδυναμίαν* Polybius scripsisse videtur

οὐδ' αὐτὸ εὐκρινῶς πολιτικὸν διὰ τὰς αὐτὰς αἰτίας, κρεῖτ-
5 *τον δ' ἐκείνων ὅμως· καὶ γὰρ εἰ μιγάδες, Ἕλληνες ὅμως·*
ἀνέκαθεν ἦσαν, καὶ ἐμέμνηντο τοῦ κοινοῦ τῶν Ἑλλήνων
6 *ἔθους. ἠφανισμένου δὲ καὶ τούτου τοῦ πλήθους, μάλιστα*
ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθ' ὃν ἧκεν εἰς τὴν
7 *Ἀλεξάνδρειαν ὁ Πολύβιος (καταστασιαζόμενος γὰρ ὁ Φύ-*
σκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ
8 *διέφθειρε), τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει*
λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ

Αἴγυπτόνδ' ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.

15 * Polybius latitudinem Europae ab Italia ad Oceanum scripsit [XI] $\overline{\mathrm{L}}$ esse, etiam tum inconperta magnitudine. est autem ipsius Italiae, ut diximus [X] $\overline{\mathrm{XX}}$ ad Alpes, unde per Lugdunum ad portum Morinorum Britannicum, qua videtur mensuram agere Polybius, [XI] $\overline{\mathrm{LXVIIII}}$.

2 * Polybius a Gaditano freto longitudinem directo cursu ad os Maeotis [XXXIIII] $\overline{\mathrm{XXXVII}}$ D prodidit, ab eodem initio ad orientem recto cursu Siciliam [XII] $\overline{\mathrm{L}}$, Cretam $\overline{\mathrm{CCCLXXV}}$, Rhodum $\overline{\mathrm{CLXXXVII}}$ D, Chelidonias tantundem, Cyprum $\overline{\mathrm{CCXXV}}$, inde Syriae Seleuciam Pieriam $\overline{\mathrm{CXV}}$, quae computatio efficit [XXIII] $\overline{\mathrm{XL}}$.

3 * In ipso vero capite mox Baeticae ab ostio freti p. $\overline{\mathrm{XXV}}$ Gadis, longa, ut Polybius scribit, $\overline{\mathrm{XII}}$, lata $\overline{\mathrm{III}}$. abest a continente proxima parte minus pedes DCC, reliqua plus $\overline{\mathrm{VII}}$, ipsius spatium XV est.

4 * Ultra Siciliam quod est ad Sallentinos Ausonium Polybius appellat.

5 * At inter duos Bosporos, Thracium et Cimmerium, directo cursu, ut auctor est Polybius, $\overline{\mathrm{D}}$ intersunt.

6 * Agrippa totius Africae a mari Atlantico cum inferiore Aegypto [XXX] longitudinem, Polybius et Eratosthenes, diligentissimi existimati, ab Oceano ad Carthaginem magnam [XI], ab ea Canopum, Nili proximum ostium, [XVI] $\overline{\mathrm{XXVIII}}$ fecerunt.

---

10. Homer. Odyss. 4, 483 11. Plin. nat hist. 4, 121 16. idem 6, 206 22. idem 4, 119 26. idem 3, 75 quod] mare 28. idem 4, 77 30. idem 5, 40

1133 * Scipione Aemiliano res in Africa gerente Polybius, an- 7
nalium conditor, ab eo accepta classe scrutandi illius orbis gratia circumvectus, prodidit a monte eo ad occasum versus saltus plenos feris, quas generat Africa, ad flumen Anatim CCCCLXXXXVI.

* Ad proximam, quae minor est, a Carthagine CCC Poly- 8
bius tradit, ipsam centum milium passuum aditu, trecentorum ambitu.

* Polybius in extrema Mauretania, contra montem At- 9
lantem, a terra stadia VIII abesse prodidit Cernen.

* Magnitudo dentium videtur quidem in templis praeci- 16
pua: sed tamen in extremis Africae, qua confinis Aethiopiae est, postium vicem in domiciliis praebere, saepesque in his et pecorum stabulis, pro palis, elephantorum dentibus fieri Polybius tradidit auctore Gulusa regulo.

* Polybius, Aemiliani comes, in senecta hominem ab his 2
adpeti refert, quoniam ad persequendas feras vires non subpetant. tunc obsidere Africae urbes; eaque de causa cruci fixos vidisse se cum Scipione, quia ceteri metu poenae similis absterrerentur eadem noxa.

* Trogus auctor est circa Lyciam penicillos mollissimos 3
nasci in alto, unde ablatae sint spongeae, Polybius super aegrum suspensos quietiores facere noctes.

RELIQUIAE LIBRI XXXV.

BELLUM CELTIBERICUM.

a. u. *603* * *Πύρινος πόλεμος ὁ Ῥωμαίων πρὸς Κελτίβηρας* 1
1134 *συσταθείς· θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε συν-*

1. Plin. nat. hist. 5, 9 3. monte eo] Atlante 6. idem 5, 26 proximam] Syrtim 9. idem 6, 199 11. idem 8, 31 dentium] elephantorum 16. idem 8, 47 his] leonibus 21. idem 31, 131 24. libro XXXV Polybius res annis 603 et 604 gestas enarravisse videtur; sed cap. 1—4 narratio de bello Celtiberico partim ad a. 602 redit 25. Appian. Iber. 48—55 26. Suid. v. *πύρινος πόλεμος*; conf. Diodor. 31, 40 ed. Dind.

2 έχειαν τῶν ἀγώνων. τοὺς γὰρ κατὰ τὴν Ἑλλάδα πολέ-
μους καὶ τοὺς κατὰ τὴν Ἀσίαν ὡς ἐπίπαν μία μάχη κρί-
νει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς
ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως.
3 κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία συνέβαινε τοῖς προ-
4 ειρημένοις. τοὺς μὲν γὰρ κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέ-
λυε, τῶν ἀνδρῶν οὔτ᾽ εἴκειν ταῖς ψυχαῖς οὔτε παρακαθ-
ιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλ᾽ ἐξ ὑπο-
στροφῆς καὶ μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποιουμένων·
5 τόν γε μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ πα-
6 ρατάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε. καθόλου
γάρ, εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ
τοῦτον νοήσειε.

2 * Ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι
πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ-
απέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν τὴν
ἡσυχίαν ἦγον, καραδοκοῦντες τὴν ἀπόφασιν τῆς συγκλήτου,
2 Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανούς, καὶ τὴν Νερ-
κόβρικα πόλιν κατὰ κράτος ἑλών, ἐν Κορδύβᾳ τὴν παρα-
3 χειμασίαν ἐποιεῖτο. τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην πα-
ραγενομένων τοὺς μὲν παρὰ τῶν Βελλῶν καὶ Τίττων, ὅσοι
τὰ Ῥωμαίων ᾑροῦντο, παρεδέξαντο πάντας εἰς τὴν πόλιν,
4 τοὺς δὲ παρὰ τῶν Ἀρανακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευ-
σαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύ-
5 σωνται περὶ τῶν ὅλων. γενομένου δὲ καιροῦ πρὸς ἔντευ-
ξιν, κατὰ πόλιν ὁ στρατηγὸς εἰσῆγε πρώτους τοὺς συμ-
6 μάχους. οἱ δὲ καίπερ ὄντες βάρβαροι διετίθεντο λόγους
7 καὶ πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς, ὑποδει-
κνύντες ὡς, εἰ μὴ συστήσονται καὶ τεύξονται τῆς ἁρμο- 1135
ζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπ-
ανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ τῆς Ἰβηρίας,

---

10. *παρατάξεως Ur* I 258 pro *διατάξεως* 14. O fol. 257ʳ *Ur* 214 16. *τὴν* alterum om. *Ur* 18. 19. *τὴν ἐρκοβρικαπόλιν* O(U), corr. *Sch* 19. *κορδαβᾶ* O, *κορδυβᾶ Ur* 21. *Τίγγων* coni. *Ur* 23. *ἀρανάκων* OU, corr. *Sch* 24. *βουλεύσονται* O, *ἂν βουλεύσωνται Di* 26. *πρώτους* coni. *Sch*, *πρὸς* OU, *πρότερον Ur* 27. *πολλοὺς* ante *διετίθεντο* add. *Di*

*ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην αὐτοῖς ὡς προδόταις
γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρ-* 8
*χήν, ἐὰν ἀνεπιτίμητοι διαφύγωσιν ἐκ τῆς πρώτης ἁμαρ-
τίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι
τοὺς κατὰ τὴν Ἰβηρίαν ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥω-
μαίοις. διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν* 9
*Ἰβηρίαν καὶ διαβαίνειν καθ' ἕκαστον ἔτος ὕπατον ἐφε-
δρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀρανακῶν
ἀδικίας, ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγ-* 10
*ματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα
μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις. οἱ μὲν* 11
*οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα
καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν· ἐπὶ δὲ τούτοις* 12
εἰσήγαγον τοὺς παρὰ τῶν πολεμίων. οἱ δ' Ἀρανάκαι 13
*παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο τοῖς λόγοις
ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν προαιρέσει, ὡς
διέφαινον, οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδ' ἡττωμένῃ. καὶ γὰρ* 14
*τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον, καὶ τὰς προ-
γεγενημένας μάχας ἀμφιδηρίτους ποιοῦντες ἐν πάσαις
ἔμφασιν ἀπέλιπον ὡς ἐπικυδεστέρων αὐτῶν γεγονότων.
τέλος δ' ἦν τῶν λόγων· εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον* 15
*ὑπομένειν τῆς ἀγνοίας, ἀναδέχεσθαι τοῦτο ἔφασαν, τελε-
σθέντος δὲ τοῦ προστάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς
κατὰ Τιβέριον ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγ-
κλητον.*

Οἱ δὲ ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων, εἰσή- 3
γαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις. θεωροῦντες δὲ 2
καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν

---

1. *ἐπιθήσουσι Rei* 726 3. *διαφάγωσιν* OU (quod ex *διαφεύγωσιν* corruptum esse docet *Rei* 726), corr. *Ur* 4. *κενοτομίαν* O 8. *ἀρανακῶν* OU 9. *ἢ*] ὃ O *βουλομένοις Be* (at conf. 5, 98, 9) 12. *τίγων* O, *Τίγγων Ur* 13. *ἐπὶ Ur* pro *σὺν* 14. *εἰσῆγον Ur* *ἀρανάκαι* OU 16. *ὑποπεπτωκότες* OU, corr. *Ur* 16. 17. *προαιρέσει διέφαινον οὐκ εἴκοντες — οὐδ' ἡττώμενοι Hu* 17. *ἀκούσῃ* O *ὅλοις* coni. *Sch* pro *λόγοις* 20. *ἐμφάσεσιν* OU, corr. *Sch* 21. *ἦν Rei* 726 pro *εἶναι* *τὸν λόγον* OU, corr. *Ur* *δεῖ Ur* pro *δὴ* 22. *ἀγνείας* O 24. *Τιβέριον*] Ti. Sempronium Gracchum; conf. supra 25, 1

προσνέμοντα τὴν αὑτοῦ γνώμην τοῖς πολεμίοις μᾶλλον ἢ
3 *τοῖς συμμάχοις, τοῖς μὲν Ἀρανάκαις ἔδωκαν καὶ τοῖς συμ-*
μάχοις ἀπόκρισιν ὅτι Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ
4 *διασαφήσει τὴν τῆς συγκλήτου γνώμην, αὐτοὶ δὲ νομίσαν-* 1136
τες τοὺς συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν,
τοὺς δὲ Ἀρανάκας ἀκμὴν μεγάλα φρονεῖν, τὸν δὲ στρατη-
5 *γὸν ἀποδειλιᾶν τὸν πόλεμον, ἐντολὰς ἔδωκαν δι' ἀπορρή-*
των τοῖς παρ' ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως καὶ
6 *τῆς πατρίδος ἀξίως. ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίησαν*
κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστήσαντες
7 *ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν Ἰβηρίαν· ἤδη*
γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρ-
ειληφότες Αὖλος Ποστούμιος καὶ Λεύκιος Λικίνιος Λεύ-
8 *κολλος· ἔπειτα περὶ τὰς παρασκευὰς ἐγίνοντο φιλοτίμως*
καὶ μεγαλομερῶς, νομίζοντες διὰ ταύτης τῆς πράξεως
9 *κριθήσεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν· κρατηθέντων μὲν γὰρ*
τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσ-
ταττόμενον, ἀποστρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ
μόνον Ἀρανάκας καταθαρρήσειν ἀλλὰ καὶ τοὺς ἄλλους
ἅπαντας.

4 *Ὅσῳ δὲ φιλοτιμότερον ἡ σύγκλητος διέκειτο πρὸς τὸν*
πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματα ἀπέβαινε παραδο-
2 *ξότερα. τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότερον ἐνιαυτὸν*
στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετ' αὐτοῦ στρατευσα-
μένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ
παρατάξεως κινδύνων καὶ τὸ πλῆθος τῶν ἀπολωλότων καὶ
3 *τὴν ἀνδρείαν τῶν Κελτιβήρων, τοῦ δὲ Μαρκέλλου προφα-*
νῶς ἀποδειλιῶντος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς

---

2. *ἀρανάκαις* OU 4. *αὐτοὶ Be* pro *οὗτοι* 5. *συμφέροντας* O 6. *ἀρανάκας* OU *ἀκμὴν Ur, ἐκδημεῖν* O, *ἐκδήλως* coni. *Sch* *μεγαλοφρονεῖν* OU, *μέγα φρονεῖν Di* (*μεγάλα Hu* coll. 1, 68, 2. 1, 79, 13. 20, 12, 8. 29, 1, 3) 7. *ὑποδειλιᾷν* OU, corr. Ernestus in lex. Polyb. p. 124 9. *ἐποιήσαντο* vulgo invito O 13. *αὐλὸς ποστίμιος* O *λεύκολος* O 18. *ἀποτριψαμένων Be*, *ἀποτρεψαμένων Na* 238 (conf. Polyb. 3, 102, 7) 19. *ἀρανάκας* OU *ἀλλὰ — 20. ἅπαντας* om. U 21. *φιλοτιμώτερον* OU, corr. *Ca* 971 22. *τοσοῦτο* O 23. *Κοΐντου*] "est Q. Fulvius Nobilior, qui a. u. 601 consul bellum Celtibericum inchoavit" *Rei* 726 25. *αὐτῶν ἐκ* O

*νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημέ-
νην πρότερον. εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιάσεως* 4
*ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς
ἱκανούς, ἀλλ' ἐλλείπειν τὰς χώρας, τὸ πρότερον εἰθισμένων
πολλαπλασιόνων προπορεύεσθαι τῶν καθηκόντων, μήτε* 5
*τοὺς εἰσφερομένους ὑπὸ τῶν ὑπάτων πρεσβευτὰς ὑπακούειν,
οὓς ἔδει πορεύεσθαι μετὰ τοῦ στρατηγοῦ· τὸ δὲ μέγιστον* 6
*τοὺς νέους διακλίνειν τὰς καταγραφάς, καὶ τοιαύτας πο-
ρίζεσθαι προφάσεις ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν*
1137 *δ' ἀπρεπές, ἐπιτέμνειν δ' ἀδύνατον. τέλος δὲ καὶ τῆς* 7
*συγκλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ
πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας (τούτῳ γὰρ ἠναγ-
κάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα), Πόπλιος* 8
*Κορνήλιος [Ἀφρικανὸς] νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος
γεγονέναι τοῦ πολέμου, τὴν ἐπὶ καλοκαγαθίᾳ καὶ σωφρο-
σύνῃ δόξαν ὁμολογουμένην πεποιημένος, τῆς δὲ ἐπ' ἀνδρείᾳ
φήμης προσδεόμενος, θεωρῶν τὴν σύγκλητον ἀπορουμένην,* 9
*ἀναστὰς εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν
αὐτὸν εἰς τὴν Ἰβηρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι· πρὸς
ἀμφότερα γὰρ ἑτοίμως ἔχειν. καίτοι γ' ἔφη κατ' ἰδίαν* 10
*μὲν αὐτῷ τὴν εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέ-
ραν* ἅμα δ' οἰκειοτέραν *εἶναι (συνέβαινε γὰρ τότε τοὺς* 11
*Μακεδόνας ἐπ' ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα
τὰς ἐν αὐτοῖς στάσεις)· ἀλλὰ τοὺς τῆς πατρίδος καιροὺς* 12
*ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς
ἀληθινῶς φιλοδοξοῦντας. πᾶσι δὲ παραδόξου φανείσης* 13
*τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην
εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀπο-
δοχὴν γενέσθαι τοῦ Σκιπίωνος, ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς*

---

1. *οἷον* O 2. *ἀποδειλίας* OU, corr. *Di* 7. *τὸν δὲ* O 10. *ἐπιτείνειν* OU, corr. *Sch* *δ' ἀδύνατον Ur*, *δυνατόν* O 11. *ἀμηχανίᾳ Ur* 12. *τούτων* O 14. *Ἀφρικανὸς* ab epitomatore additum esse vidit *Sch* 15. *τὴν* add. *Ben* 305 16. *ἀνδρείας* OU, corr. *Rei* 727 22. *ἅμα δ' οἰκειοτέραν* add. *Na* 131 (post *εἶναι* addiderat *ἅμα δ' ἐντιμοτέραν* vel *ἐπικυδεστέραν Rei* 727) 27. *ἄλλην Rei* 727, *ἄλλων* OU, *τῶν ἄλλων* coni. *Sch* 28. *εὐθέως*] *ἐν τοῖς ὄχλοις Hu* *ὑποδοχὴν* OU, corr. *Rei* 727 29. *τῆς ἑξῆς Ur*

14 *ἡμέραις· οἱ γὰρ πρότερον ἀποδειλιῶντες, ἐκτρεπόμενοι*
τὸν ἐκ παραθέσεως ἔλεγχον, οἱ μὲν πρεσβεύσειν ἐθελον-
τὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρα-
τιωτικὰς καταγραφὰς προσεπορεύοντο κατὰ συστρέμματα
καὶ συνηθείας.

5 * *Ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις,*
εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον.

2 * *Ὁ δὲ ἵππος ὁ τοῦ Σκιπίωνος ἐδυσχέρανε μὲν*
ὑπὸ τῆς πληγῆς, οὐ μὴν ὁλοσχερῶς ἐσφάλμησε· διόπερ
ὀρθὸς ἀπέπεσεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων.

ACHAEORUM EXULES LIBERATI.

6 * *Ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ* a. u. 604
Πολύβιον ὑπὸ Σκιπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λό-
γος ἐγίνετο τῶν μὲν διδόντων κάθοδον αὐτοῖς τῶν δ' ἐνι-
2 *σταμένων, ἀναστὰς ὁ Κάτων "ὥσπερ οὐκ ἔχοντες" εἶπεν*
"ὃ πράττωμεν, καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων 1138
Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρ' ἡμῖν ἢ τῶν ἐν
3 *Ἀχαΐᾳ νεκροφόρων ἐκκομισθῶσι." ψηφισθείσης δὲ τῆς*
καθόδου τοῖς ἀνδράσιν, ἡμέρας ὀλίγας οἱ περὶ τὸν Πο-
λύβιον διαλιπόντες αὖθις ἐπεχείρουν εἰς τὴν σύγκλητον
εἰσελθεῖν, ὅπως ἃς πρότερον εἶχον ἐν Ἀχαΐᾳ τιμὰς οἱ
φυγάδες ἀναλάβοιεν, καὶ τοῦ Κάτωνος ἀπεπειρῶντο τῆς
4 *γνώμης. ὁ δὲ μειδιάσας ἔφη τὸν Πολύβιον, ὥσπερ τὸν*
Ὀδυσσέα, βούλεσθαι πάλιν εἰς τὸ τοῦ Κύκλωπος σπή-
λαιον εἰσελθεῖν, τὸ πιλίον ἐκεῖ καὶ τὴν ζώνην ἐπιλελη-
σμένον.

---

1. *ἡμέρας Ur* *ἐντρεπόμενοι* coni. *Gro* not. in Polyb. p. 450
2. *πρεσβεῦσιν* O 6. Suid. v. *ἐνέπεσε* 7. 8. inter § 1 et 2 fragmentum, quod in hac editione inter incerta est 13, interserendum esse suspicatur Mauritius Müller Fleckeiseni annal. a. 1870 p. 245 s. 8. Suid. v. *ἀποσφαλμήσας* 9. *ὑπὸ Sch* pro *ἀπὸ* *ἀπεσφάλμησε* coni. *Sch* in lexico p. 58 12. Plut. Cat. mai. 9 *ἐντευχθεὶς*] Cato

RELIQUIAE LIBRI XXXVI.

BELLUM PUNICUM TERTIUM.

a. u. 605 * Ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐκ ἐν ἀγω- 1
νίσματι κεχρήμεθα προφερόμενοι τοὺς κατὰ μέρος λόγους, (1a)
τοιαύτης ὑποθέσεως ἐπειλημμένοι καὶ τηλικαύτης πράξεως·
ὅπερ οἱ πλεῖστοι ποιοῦσι τῶν συγγραφέων, εἰς ἀμφότερα 2
τὰ μέρη διατιθέμενοι τοὺς ἐνόντας λόγους. ἐγὼ δὲ διότι 3
μὲν οὐκ ἀποδοκιμάζω τοῦτο τὸ μέρος, ἐν πλείοσι τόποις
τῆς ἱστορίας δῆλον πεποίημαι, πολλάκις ἀπηγγελκὼς δη-
μηγορίας καὶ συντάξεις ἀνδρῶν πολιτικῶν· ὅτι δ' οὐκ ἐκ 4
παντὸς τρόπου τοῦτο προαιροῦμαι πράττειν, νῦν ἔσται
συμφανές· οὔτε γὰρ ὑπόθεσιν ἐπιφανεστέραν ταύτης εὑρεῖν
ῥᾴδιον οὔτε ὕλην πλείω καὶ παράθεσιν. καὶ μὴν οὐδὲ 5
προχειρότερον ἕτερον ἐμοὶ τῆς τοιαύτης παρασκευῆς. ἀλλ' 6
οὔτε τοῖς πολιτικοῖς ἀνδράσιν οἶμαι πρέπειν πρὸς πᾶν τὸ
προτεθὲν διαβούλιον εὑρεσιλογεῖν καὶ διεξοδικοῖς χρῆσθαι
λόγοις, ἀλλ' ἀεὶ τοῖς ἁρμόζουσι πρὸς τὸν ὑποκείμενον και-
ρόν, οὔτε τοῖς ἱστοριογράφοις ἐμμελετᾶν τοῖς ἀκούουσιν
οὐδ' ἐναποδείκνυσθαι τὴν αὑτῶν δύναμιν, ἀλλὰ τὰ κατ'
ἀλήθειαν ῥηθέντα καθ' ὅσον οἷόν τε πολυπραγμονήσαν-
τας διασαφεῖν, καὶ τούτων τὰ καιριώτατα καὶ πραγματι-
κώτατα.

* Πάλαι δὲ τούτου κεκυρωμένου βεβαίως ἐν ταῖς 2 (1b)
1139 ἑκάστων γνώμαις καιρὸν ἐζήτουν ἐπιτήδειον καὶ πρόφασιν
εὐσχήμονα πρὸς τοὺς ἐκτός. πολὺ γὰρ δὴ τούτου τοῦ μέ- 2

---

1. libro XXXVI Polybius res a. 605 gestas enarravisse videtur 2. Diodor. 32, 5—9 et p. 47, 15 ed. Dind., Appian. Pun. 74—104, Liv. epit. 49 3. M *Ma* 443 *Hey* 81, 16 ἐπιζητήσουσι Geelius (conf. adnot. ad p. 771, 16) οὐκ ἐναγωνίσματι *Ma*, οὐδὲν ἀγωνίσματι Geelius, εἰς ἀγώνισμά τι Luchtius praef. ad Phylarch. p. xi (hoc utique verum esse videtur; nec tamen κεχρήμεθα, ut Luchtius opinatur, mutandum in ἐτρεπόμεθα, sed κεχρήμεθα τοῖς προειρημένοις vel simile aliquid restituendum) 13. καὶ prius] πρὸς *Hu* 14. ἐμοὶ Geelius pro ἐμοῦ 16. εὑρησιλογεῖν M, corr. Geelius 19. τὰ add. Geelius 20. καθ' add. *Di* 23. M *Ma* 444 *Hey* 81, 32 25. γάρ τι Geelius

3 ρους ἐφρόντιζον Ῥωμαῖοι καλῶς φρονοῦντες· ἔνστασις γὰρ
πολέμου. κατὰ τὸν Δημήτριον δικαία μὲν δοκοῦσα εἶναι
καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφα-
λεστέρας, ἀσχήμων δὲ καὶ φαύλη τἀναντία ἀπεργάζεται.
4 διὸ καὶ τότε περὶ τῆς τῶν ἐκτὸς διαλήψεως πρὸς ἀλλή-
λους διαφερόμενοι παρ' ὀλίγον ἀπέστησαν τοῦ πολέμου.
3 * Ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ
(1) τοῦ πῶς ἀπαντῆσαι δεῖ πρὸς τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ
τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς
Ῥωμαίοις τὴν ἑαυτῶν παραδόντων πόλιν, ὁλοσχερὴς ἀμη-
2 χανία περιέστη τοὺς ἀνθρώπους. μιᾶς γὰρ ἐλπίδος ἔτι
φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν
ἐπιτροπὴν περὶ αὐτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι
3 τοὺς Ῥωμαίους διὰ τὸ μηδ' ἐν ταῖς μεγίσταις περιστάσεσι
καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων
ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πα-
4 τρίδος, καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον
5 προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων· οὐδὲν γὰρ ξένον
οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ
6 ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις. οὐ μὴν ἀλλὰ κα-
κῶν αἱρέσεως καταλειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι
γενναίως ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθ' αὑτούς,
7 πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ δι' ἀπορρήτων
ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας,
καὶ τούτους ἐξαπέστελλον δόντες ἐντολήν, βλέποντας πρὸς
τὰ παρόντα, πράττειν τὸ δοκοῦν συμφέρειν τῇ πατρίδι.
8 ἦσαν δ' οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος,

1. οἱ ante Ῥωμ. add. Geelius 2. εἶναι δοκοῦσα Ben 306 4. ἐνεργάζεται Ma 6. πολεμοῦ M, πολεμεῖν coni. Hey 7. O fol. 261r Ur 218; in O praemissus est titulus λογ' λα (voluit λς) 8. ἀπαντήσαιεν τῇ — ἀποκρίσει Rei 727 δεῖ πρὸς add. Ur 10. προδιδόντων OU, παραδιδόντων Rei 727, corr. Be 11. 12. ἔτι φαινομένης Ca 973 pro ἐπιφαινομένης 12. συγκαταβαίνειν OU, corr. Ur 13. πάντως — 14. διὰ τὸ om. O 15. καταπολεμηθέντας Ur 19. οὐδὲ Ur pro ὡς δὲ 20. ἀλλὰ add. Rei 727 κακῶς O 21. τοῦ πολέμου O 22. τῶν] τὸν O 26. συμφέρειν add. Ur 27. δὲ οἱ Rei 727, δὲ Ur, om. O στρυτάνοις O, sed ος superscr. pr. m.

Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων. ἧκον δὲ οἱ πρέ- 9
σβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην, καὶ καταλαβόν-
τες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας
μετὰ τῶν δυνάμεων, οὐκέτι διδόντων βουλὴν αὐτοῖς τῶν
πραγμάτων ἔδωκαν τὴν ἐπιτροπὴν περὶ αὐτῶν. περὶ δὲ 4
1140 τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον (2)
δ' ἐστὶ καὶ νῦν ὑπομνῆσαι κεφαλαιωδῶς· οἱ γὰρ διδόντες 2
αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν
χώραν τὴν ὑπάρχουσαν αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ,
σὺν δὲ τούτοις ἄνδρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν
τῇ χώρᾳ καὶ ταῖς πόλεσιν ἅπαντας, ὁμοίως ποταμοὺς 3
λιμένας ἱερὰ τάφους, συλλήβδην ὥστε πάντων εἶναι κυ-
ρίους Ῥωμαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι
μηδενός. γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ 4
τῶν Καρχηδονίων, καὶ μετ' ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς
τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώ-
μην, ὅτι καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐτοῖς ἡ
σύγκλητος τήν τ' ἐλευθερίαν καὶ τοὺς νόμους, ἔτι δὲ τὴν
χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρχόντων κτῆσιν, καὶ
κοινῇ καὶ κατ' ἰδίαν. οἱ δὲ Καρχηδόνιοι ταῦτ' ἀκούσαντες 5
ἔχαιρον, δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσι κεχρῆ-
σθαι τὴν σύγκλητον ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων
αὐτοῖς συγκεχωρημένων. μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ 6
διασαφοῦντος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους
ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθ' ἡμέ-
ραις, τοὺς υἱοὺς τῶν ἐκ συγκλήτου καὶ τῆς γερουσίας, καὶ
τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν,
ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται 7
παραγγελλόμενα· πλὴν τότε γε ἐξ αὐτῆς ὥρμησαν, σπεύ-
δοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων. παραγενόμενοι 8
δ' εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ

---

1. Γιλλίκας Ur δὲ Ca 973 pro τὲ 11. ταῖς] τὰς O 12. πάντα ante συλλήβδην add. Rei 727 24. τ OU 26. τῆς ante συγκλ. add. Rei 728 28. ποῖα τὰ Hu, πότε OU, ποῖα (pro πότε) Ur I 220, ποιά ποτε Sch, ποιά ποτε τὰ Di 31. πολίταις Ur pro πολεμισταῖς

9 μέρος. οἱ δὲ διακούσαντες τἆλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς· περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ
5 πολλὴν ἀμηχανίαν. ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶ Μάγωνα
(3) τὸν Βρέττιον χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματι-
2 κοῖς. δύο γάρ, ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα
3 παρεῖσθαι. δεῖν γὰρ οὐ μὰ Δία νῦν διαπορεῖν τί διὰ τῶν ὑπάτων αὐτοῖς παραγγελθήσεται καὶ διὰ τί περὶ πόλεως οὐδεμίαν ἐποιήσατο μνείαν ἡ σύγκλητος, ἀλλὰ καθ' ὃν 1141
4 καιρὸν ἐδίδοσαν τὴν ἐπιτροπήν· δόντας δὲ σαφῶς γινώσκειν διότι πᾶν τὸ παραγγελλόμενον ἐπιδεκτέον ἐστίν, ἐὰν
5 μὴ τελέως ὑπερήφανον ᾖ καὶ παρὰ τὴν προσδοκίαν. εἰ δὲ μή, τότε πάλιν βουλεύσασθαι πότερα δεῖ προσδέχεσθαι τὸν πόλεμον εἰς τὴν χώραν καὶ πάσχειν ὅ τι ποτ' ἂν οὗτος ἐπιφέρῃ τῶν δεινῶν, ἢ κατορρωδήσαντας τὴν τῶν πολεμίων ἔφοδον ἐθελοντὴν ἀναδέχεσθαι πᾶν τὸ προσταττόμενον.
6 πάντων δὲ διὰ τὸν ἐφεστῶτα πόλεμον καὶ διὰ τὸ τῆς προσδοκίας ἄδηλον φερομένων ἐπὶ τὸ πειθαρχεῖν τοῖς παραγγελλομένοις, ἔδοξε πέμπειν τοὺς ὁμήρους εἰς τὸ Λι-
7 λύβαιον. καὶ παραυτίκα καταλέξαντες τριακοσίους τῶν νέων ἐξέπεμπον μετὰ μεγάλης οἰμωγῆς καὶ δακρύων, ἅτε προπεμπόντων ἕκαστον τῶν ἀναγκαίων καὶ συγγενῶν, καὶ μάλιστα τῶν γυναικῶν ἐκκαιουσῶν τὴν τοιαύτην διάθεσιν.
8 ἐπεὶ δὲ κατέπλευσαν εἰς τὸ Λιλύβαιον, οἱ μὲν ἐξ αὐτῆς παρεδόθησαν διὰ τῶν ὑπάτων Κοΐντῳ Φαβίῳ Μαξίμῳ· συνέβαινε γὰρ τοῦτον ἐπὶ τῆς Σικελίας τετάχθαι στρατη-
9 γὸν τότε. δι' οὗ παρακομισθέντες ἀσφαλῶς εἰς τὴν Ῥώμην συνεκλείσθησαν ὁμοῦ πάντες εἰς τὸ τῆς ἑκκαιδεκήρους νεώριον.

1. ἐνδεχόμενος OU, corr. *Ur* 2. πόλεων OU, corr. *Rei* 728 coll. Diodoro 32, 6, 1 4. φασὶν ἀμάγωνα OU, corr. *Ur* 5. βρέττιον OU, corr. *Rei* 728 6. διὸ γὰρ *Ur* (non O) 7. τὸ μὲν O 8. παρῆσθαι O μὰ δίαν αὖ διαπορεῖν τοὶ διὰ O et, ut videtur, U, corr. *Ur* 9. πόλεων OU, corr. *Rei* 728 12. ἐπιλεκτέον OU, corr. *Ur* 14. βουλεύεσθαι *Ur* 17. πραττόμενον OU, corr. *Ca* 974 20. ἔδοξαν O pr. m. ex ἔδοξεν, ut videtur 29. συνεκλήσθησαν O ἑκκαιδεκετοῦ O(U), corr. *Gro*

Καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε ὑπαρχόντων οἱ στρατηγοὶ 6
(4)
κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν. τούτων δὲ προσ- 2
πεπτωκότων τοῖς Καρχηδονίοις ὀρθὴ καὶ περίφοβος ἦν ἡ
πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. οὐ μὴν 3
ἀλλ' ἔδοξεν αὐτοῖς πρεσβευτὰς πέμπειν τοὺς πευσομένους
τῶν ὑπάτων τί δεῖ ποιεῖν, καὶ διασαφήσοντας ὅτι πρὸς
πᾶν τὸ παραγγελλόμενον ἕτοιμοι πάντες εἰσίν. τῶν δὲ 4
πρεσβευτῶν ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολὴν
καὶ τοῦ συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις
διελέγοντο κατὰ τὰς ἐντολάς. ὁ δὲ πρεσβύτερος τῶν ὑπά- 5
των ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν, ἐκέ-
λευε παραδιδόναι τά τε ὅπλα καὶ τὰ βέλη πάντα χωρὶς
δόλου καὶ ἀπάτης. οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν 6
τὸ παραγγελλόμενον, σκοπεῖσθαι δ' αὐτοὺς ἠξίουν τὸ συμ-
βησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖ-
νοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως ταῦτα ἔδωκαν.
1142 * *Δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως* 7
ἦν· πλείονα γὰρ εἴκοσι μυριάδων ὅπλα παρέδωκαν Ῥω-
μαίοις καὶ καταπέλτας δισχιλίους.
* *Ἁπλῶς δὲ οὐδὲν εἶδος τῶν μελλόντων ἔγνωσαν, ἐξ* 7
(5)
αὐτῆς δὲ τῆς τῶν πρέσβεων ἐμφάσεως ὀττευόμενοι εἰς 2
παντοδαπὰς οἰμωγὰς καὶ θρήνους ἐνέπιπτον.
* *Οἱ δὲ πάντες ἅμα ἀνακεκραγότες ἐξ αὐτῆς οἱονεὶ* 3
παρελύθησαν. ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆ- 4
θος, οὐκέτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν, ἀλλ' οἱ μὲν
ἐπὶ τοὺς πρεσβευτὰς ὥρμων ὡς αἰτίους σφίσι τῶν κακῶν
ὄντας τούτων, οἱ δὲ ἐπὶ τοὺς κατειλημμένους τῶν Ἰταλι- 5

---

2. *προσαγγελθέντων* Suid. v. *ὀρθῆς δὲ*   3. *περίφος* O   5. *ἔδοξαν* O   *παυσομένους* O   10. *ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων*] M' Manilius Nepos (nomen ab epitomatore, non a Polybio, omissum esse testatur Diodorus 32, 6, 3)   16. *ἀποπλεύσωσιν Ur*, *μὴ ἀποπλεύσωσι* O, *μὴ ἀπλεύσωσιν* U   post *ἔδωκαν* in O legitur clausula *τέλος τῆς ἱστορίας πολυβίου καὶ ἀπιανοῦ*   17. Suid. v. *βαστάσας*   18. *x̄* Suid.
19. *δισχιλίους* Kusterus pro *δύο* (orto e *β*) coll. Appiano Punic. 80
20. Suid. v. *ἁπλῶς* et inde ab *ἐξ αὐτῆς* v. *ὀττευομένη*   21. *τῆς ἐμφάσεως τῶν πρέσβεων* Suid. v. *ἁπλ.*   22. *καὶ θρήνους* om. idem l. c.   23. Suid. v. *ἀλογία*   *ἀνακραγόντες* codices praeter AB
24. *παρελύθησαν Ca* 1017 pro *παρεληλύθεισαν*

κῶν, καὶ εἰς τούτους ἀπηρείσαντο τὸν θυμόν, οἱ δὲ πρὸς τὰς πύλας τῆς πόλεως.

8 * *Ἀμίλκας ὁ καὶ Φαμέας, Καρχηδονίων στρατηγός,*
(6) *ὃς ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένος, τὸ δὲ μέγιστον ἐφόδιον πρὸς πολεμικὴν χρείαν, ἱππεὺς ἄγαν ἀγαθὸς καὶ τολμηρός.*

2 * *Τὰς προφυλακὰς βλέπων ὁ Φαμέας, ὢν οὐκ ἄψυχος, ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. καί ποτε συνεγγίσας ταῖς ἐφεδρείαις, προβαλόμενος ὀφρὺν ἀπότομον, ἐπέστη καὶ πλείω χρόνον.*

3 * *Αἱ δὲ σημαῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς*
4 *βουνόν· καὶ πάντων δόντων γνώμας ὁ Σκιπίων ἔφη, ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δρᾶσαι κακῶς τοὺς ἐχθρούς.*

5 * *Οὐ χρὴ θαυμάζειν εἰ φιλοτιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα, καὶ πᾶν τὸ ῥηθὲν ὑπ' αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν.*

6 * *Ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν παλινῳδίαν πρὸς ἐκεῖνον "τί ἀκήκοας; οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀίσσουσιν".*

RELIQUIAE LIBRI XXXVII.

EX PROOEMIO LIBRI.

1 * *Ὅτι περὶ Καρχηδονίων, ὅτε κατεπολέμησαν αὐτοὺς* 1143
(1a) *οἱ Ῥωμαῖοι, καὶ περὶ τῶν κατὰ τὸν Ψευδοφίλιππον κατὰ*

1. *ἀπηρείσαντο Ca* 1017 pro *ἀπερείσαντες* 3. Suid. v. *Ἀμίλκας*; conf. Appian. Pun. 97. 100 et *Sch* opusc. vol. II p. 201 s. *Ἰμίλκων* coni. *Sch* *Φαμέας* idem pro *Φαβέας* 7. Suid. v. *ἄψυχος* et usque ad *συμπλοκάς* v. *Φαμέας* 10. *ἐπέστη* coni. *Sch* pro *ἀπέστη* 11. Suid. v. *σημαῖαι*; conf. Appian. Pun. 103 15. idem v. *διαστολή* 18. idem v. *ἀίσσουσιν*; conf. Diodor. 32 p. 47, 15 ed. Dind., Plut. apophthegm. p. 200 a, Suid. v. *Κάτων*, Liv. epit. 49 19. *παλινῳδίαν Hu* pro *πάλιν ἄλλον* *ἐκεῖνον*] illum, cum quo Cato tum collocutus est, Scipionis aut segniore laudatore aut, si recte Suidae fragmentum v. *διαζηλοτυπούμενοι* huc refertur, obtrectatore 21. libro XXXVII Polybius res a. u. 606 gestas enarravisse videtur 22. Liv. epit. 50 23. M *Ma* 444 *Hey* 82, 7 [ad Vaticana fragmenta libri XXXVII et XXXVIII brevius citatus est Cobetus in Mnemosynes vol. XI a. 1862]

*τὴν Ἑλλάδα πολλοὶ καὶ παντοῖοι διεφέροντο λόγοι, τὰς
μὲν ἀρχὰς περὶ τῶν κατὰ Καρχηδονίους, μετὰ δὲ ταῦτα
πάλιν ὑπὲρ τῶν κατὰ τὸν Ψευδοφίλιππον. τὰ μὲν οὖν περὶ* 2
*Καρχηδονίους ἀμφιδοξουμένας εἶχε τὰς ἀποφάσεις καὶ τὰς
διαλήψεις· ἔνιοι μὲν γὰρ συγκατῄνουν τοῖς Ῥωμαίοις, φά-* 3
*σκοντες αὐτοὺς φρονίμως καὶ πραγματικῶς βουλεύσασθαι
περὶ τῆς δυναστείας. τὸ γὰρ τὸν ἐπικρεμάμενον φόβον καὶ* 4
*τὴν πολλάκις μὲν ἠμφισβητηκυῖαν πρὸς αὐτοὺς πόλιν ὑπὲρ
τῆς ἡγεμονίας, ἔτι δὲ καὶ νῦν δυναμένην ἀμφισβητῆσαι σὺν
καιρῷ, ταύτην ἐπανελομένους βεβαιῶσαι τῇ σφετέρᾳ πα-
τρίδι τὴν ἀρχὴν νοῦν ἐχόντων εἶναι καὶ μακρὰν βλεπόντων
ἀνθρώπων. ἔνιοι δὲ τούτοις ἀντέλεγον φάσκοντες οὐ ταύ-* 5
*την ἔχοντας αὐτοὺς τὴν προαίρεσιν κατεκτῆσθαι τὴν ἡγε-
μονίαν, καὶ κατὰ μικρὸν εἰς τὴν Ἀθηναίων καὶ Λακεδαι-
μονίων ἐκτρέπεσθαι φιλαρχίαν, καὶ βραδύτερον μὲν ἐκείνων
ὁρμᾶν, ἥξειν δ' ἐπὶ ταὐτὸ τέλος ἐκ τῶν προφαινομένων.
πρότερον μὲν γὰρ πᾶσι πεπολεμηκέναι μέχρι τοῦ κρατῆσαι* 6
*καὶ συγχωρῆσαι τοὺς ἀντιταξαμένους ὅτι δεῖ πείθεσθαι
σφίσι καὶ ποιεῖν τὸ παραγγελλόμενον· νῦν δὲ προοίμιον* 7
*μὲν ἐκτεθεῖσθαι τῆς ἰδίας προαιρέσεως τὰ κατὰ Περσέα,
βαστάσαντας ἐκ ῥιζῶν τὴν Μακεδόνων βασιλείαν, τετελειω-
κέναι δὲ κατὰ τὸ παρὸν διὰ τῆς περὶ Καρχηδονίων δια-
λήψεως· μηδενὸς γὰρ ἀνηκέστου γεγονότος ἐξ ἐκείνων ἀνη-* 8
*κέστως καὶ βαρέως βεβουλεῦσθαι περὶ αὐτῶν, πᾶν ἀναδε-
χομένων καὶ πᾶν ὑπομενόντων ποιήσειν τὸ προσταττόμενον.
ἕτεροι δὲ καθόλου τε πολιτικὸν εἶναι τὸ Ῥωμαϊκὸν ἔθνος* 9
*ἔφασαν, καὶ τοῦτο ἴδιον εἶναι καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι
τοὺς Ῥωμαίους, ἐπὶ τῷ καὶ τοὺς πολέμους ἁπλῶς καὶ*

---

4. *ἀλλοδοξουμένας* legerunt *Ma* et *Hey*, corr. *Di* 7. *τῆς* *Be* et Spengelius apud *Hu* quaest. II 19 pro *τὰς* *ἐπικεκρεμαμένον* M, corr. *Be* 8. *τὴν* *Ma* pro *μὴν* 12. 13. *οὐ τῆς . . . . τους τὴν προ|αίρεσιν* M, *ὅτι οὐ ταύτην ἔχοντες τὴν πρ.* coni. *Ma*, *οὐ ταύτῃ κεχρημένους Ῥωμαίους τῇ προαιρέσει* *Hey*, corr. observato litterarum spatio *Hu* 13. *κατεκτήσαντο* M, corr. *Hey* 14. *καὶ* prius] *ἀλλὰ* Geelius 15. *ἐκτρίβεσθαι* M, corr. Geelius 16. *ἕξειν* M, corr. *Ma* *ταῦτα* M, corr. *Hey* in adnot. ad h. l. 20. *τὰ* Geelius pro *τοῦ* 21. *βαστάζαντας* M, *βαστάζοντας* Geelius, *βαστάξαντας* *Be*, corr. Luchtius 28. *πολεμίους* M, corr. Didotiana

γενναίως πολεμεῖν, μὴ νυκτεριναῖς ἐπιθέσεσι χρωμένους
μηδ' ἐνέδραις, πᾶν δὲ τὸ δι' ἀπάτης καὶ δόλου γινόμενον 1144
ἀποδοκιμάζοντας, μόνους δὲ τοὺς ἐκ προδήλου καὶ κατὰ
πρόσωπον κινδύνους ὑπολαμβάνοντας αὑτοῖς καθήκειν.
10 νῦν δὲ πάντα περὶ τοὺς Καρχηδονίους δι' ἀπάτης καὶ δό-
λου κεχειρικέναι, κατὰ βραχὺ τὸ μὲν προτείνοντας τὸ δ'
ἐπικρυπτομένους, ἕως οὗ παρείλαντο πάσας τὰς ἐλπίδας
11 τοῦ βοηθεῖν αὐτοῖς τοὺς συμμάχους. τοῦτο δὲ μοναρχικῆς
πραγματοκοπίας οἰκεῖον εἶναι μᾶλλον ἢ πολιτικῆς καὶ
Ῥωμαϊκῆς αἱρέσεως, καὶ προσεοικὸς ἀσεβήματι καὶ παρα-
12 σπονδήματι κατὰ τὸν ὀρθὸν λόγον. ἦσαν δέ τινες οἱ καὶ
τούτοις ἀντιλέγοντες. εἰ μὲν γὰρ πρὶν ἢ δοῦναι τοὺς
Καρχηδονίους τὴν ἐπιτροπὴν αὐτῶν οὕτως ἐχείριζον τὰ
πράγματα, κατὰ βραχὺ τὰ μὲν προτείνοντες τὰ δὲ παραγυ-
μνοῦντες, εἰκότως ἂν αὐτοὺς ἐνόχους φαίνεσθαι τοῖς ἐγκα-
13 λουμένοις· εἰ δὲ δόντων αὐτῶν τῶν Καρχηδονίων τὴν
ἐπιτροπὴν ὥστε βουλεύεσθαι Ῥωμαίους ὅ τι ποτὲ φαί-
νοιτο περὶ αὐτῶν, οὕτω κατὰ τὴν ἐξουσίαν, ὥς ποτ' ἐδόκει
σφίσι, τὸ κριθὲν ἐπέταττον καὶ παρήγγελλον, οὐκέτι τὸ
γινόμενον ἀσεβήματι παραπλήσιον εἶναι νομιστέον οὐδὲ πα-
ρασπονδήματι μικροῦ εἶχ . . . . οὐδ'
14 ἀδικήματι τὸ παράπαν. τριῶν . . . .
. . . . ἔγκλημα . . . .
15 . . . . τὸ γενόμενον ὑπὸ Ῥωμαίων· ἀσέβημα μὲν
γὰρ εἶναι τὸ εἰς τοὺς θεοὺς καὶ τοὺς γονεῖς καὶ τοὺς τε-
θνεῶτας ἁμαρτάνειν, παρασπόνδημα δὲ τὸ παρὰ τοὺς ὅρκους

---

2. *καὶ δόλου Hey*, . . . *όλου* M, *ἢ δόλου Ma* 5. *νῦν* M (idem correxerat Geelius), *ἦν Ma* 6. *κεχειρη* | *κέναι* M, corr. Geelius 9. *πραγματοποιΐας* legerunt *Ma* et *Hey*, corr. *Na* 363 10. *ἀθετήματι* M, corr. Geelius 18. *κατὰ Hey*, tot fere litterae evanidae in M *ὥς Hey* pro *ὧι* *ποτε δοκεῖ* legerunt *Ma* et *Hey*, corr. *Hu* 19. *ἐπέταττον καὶ παρήγγελλον Hey*, *ἐπιτάττειν* . . . . | M *οὐκέτι τὸ Hey*, *οὐκ* . . . . . M 20. *γενόμενον* M, corr. *Hey* *εἶναι Hey*, *νομιστέον Hu*, *οὐδὲ Hey*; tot fere litterae evanidae in M 21—24. *μικροῦ δεῖν· ἔνιοι δ' ἔτι ἔφασαν, οὐκ ἀδικήματι τὸ παράπαν· τριῶν γὰρ οὐσῶν διαφορῶν, εἰς ἃς τὸ πᾶν ἔγκλημα φύσει καταβαίνει, εἰς οὐδεμίαν ἐμπίπτειν τούτων τὸ γινόμενον ὑπὸ Ῥωμαίων Hey* 22. *ἀδικήματι τὸ παράπαν Hey*, . . . | *μήματι τὸ παρα* . . . M 26. *τοὺς ὅρκους Hey*, *τοὺς ἐνοίκους* M, *τὰς ἐνόρκους* Geelius

καὶ τὰς ἐγγράπτους ὁμολογίας πραττόμενον, ἀδίκημα δὲ
τὸ παρὰ τοὺς νόμους καὶ τοὺς ἐθισμοὺς ἐπιτελούμενον· ὧν 16
οὐδενὶ κατὰ τὸ παρὸν ἐνόχους εἶναι Ῥωμαίους· οὔτε γὰρ
εἰς τοὺς θεοὺς οὔτ' εἰς τοὺς γονεῖς οὔτ' εἰς τοὺς τεθνεῶ-
τας ἐξαμαρτάνειν, οὐδὲ μὴν ὅρκους οὐδὲ συνθήκας παρα-
βαίνειν, τὸ δ' ἐναντίον αὐτοὺς ἐγκαλεῖν τοῖς Καρχηδονίοις
ὅτι παραβεβήκασι. καὶ μὴν οὔτε νόμους οὔτ' ἐθισμοὺς 17
οὔτε τὴν κατ' ἰδίαν πίστιν ἀθετεῖν· λαβόντας γὰρ τὴν
ἐπιτροπὴν παρ' ἑκόντων ὃ βούλοιντο πράττειν, οὐ πει-
θαρχούντων τοῖς παραγγελλομένοις, οὕτως αὐτοῖς προσά-
γειν τὴν ἀνάγκην.

Περὶ μὲν οὖν Ῥωμαίων καὶ Καρχηδονίων ταῦτ' ἐλέγετο· 2 (1b)
περὶ δὲ τοῦ Ψευδοφιλίππου τὸ μὲν πρῶτον οὐδ' ἀνεκτὸς 2
1145 ὁ λόγος ἐφαίνετο· πάρεστί τις ἐπὶ τὴν Μακεδονίαν ἀερο-
πετὴς Φίλιππος, καταφρονήσας οὐ μόνον Μακεδόνων ἀλλὰ
καὶ Ῥωμαίων, οὐδεμίαν ἀφορμὴν εὔλογον ἔχων πρὸς τὴν
ἐπιβολήν, ἅτε γινωσκομένου τοῦ κατ' ἀλήθειαν Φιλίππου 3
διότι σχεδὸν ὀκτωκαίδεκα γεγονὼς ἐτῶν μετήλλαξε τὸν βίον
ἐν Ἄλβᾳ τῆς Ἰταλίας δυσὶν ὕστερον ἔτεσιν αὐτοῦ τοῦ Περ-
σέως. μετὰ δὲ μῆνας τρεῖς ἢ τέτταρας, προσπεσούσης 4
φήμης διότι νενίκηκε μάχῃ τοὺς Μακεδόνας πέραν τοῦ
Στρυμόνος κατὰ τὴν Ὀδομαντικήν, τινὲς μὲν ἀπεδέχοντο τὸν
λόγον, οἱ δὲ πλείους ἀκμὴν ἠπίστουν. μετ' οὐ πολὺ δὲ 5
πάλιν ἅμα τοῦ λόγου προσπίπτοντος ὅτι νικᾷ μάχῃ τοὺς
Μακεδόνας ἐπὶ τάδε τοῦ Στρυμόνος καὶ πάσης Μακεδονίας
κρατεῖ, καὶ Θετταλῶν γράμματα καὶ πρεσβευτὰς πεμψάν-
των πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλούντων βοηθεῖν, ὡς
καὶ περὶ αὐτοὺς ὑπάρχοντος κινδύνου, θαυμαστὸν ἐφάνη

1. 2. *πραττόμενον, ἀδίκημα δὲ τὸ παρὰ τοὺς νόμους καὶ Hey*, *πρὸς* | *τὸν* ....M 2. *ἐπιτελούμενον Hey*, *ἐ* | *πιτελοῦμεν* . . M 3. *οὐδενὶ κατὰ Be* et Spengelius apud *Hu* quaest. II 20, *οὐδὲν* .... M 3. 4. *οὔτε — οὔτ' — οὔτ' Hu*, *οὐ — οὔτ' — οὐδ'* M, *οὐ — οὐδ' — οὐδ'* Geelius 7. 8. *οὐδὲ — οὐδὲ — οὐδὲ* M, corr. *Hu* 8. *λαβόντες* M, corr. Geelius 14. *οὐρανοπετὴς* Cobetus 34 18. *ἔτη* Spengelius apud *Hu* quaest. II 20 et Cobetus 34 20. *ἢ δ* M 22. *κατὰ* add. Geelius 27. *ὡς Be* pro *ἂς* 28. *ὑπάρχοντας κινδύνους* M, corr. Luchtius

6 *καὶ παράδοξον τὸ γεγονός· οὐδεμία γὰρ οὔτε πιθανότης
οὔτ' εὔλογον προυφαίνετο περὶ τοῦ συμβεβηκότος.*
7 *Τοιαῦται μὲν οὖν περὶ τούτων ἦσαν διαθέσεις.*

RES GRAECIAE.

3 (2a) * *Ὅτι προσπεσόντων εἰς τὴν Πελοπόννησον γραμμά-* a. u. 606
*των τοῖς Ἀχαιοῖς παρὰ τοῦ Μανιλίου διότι καλῶς ποιή-
σουσι Πολύβιον τὸν Μεγαλοπολίτην ἐκπέμψαντες μετὰ
σπουδῆς εἰς Λιλύβαιον ὡς χρείας οὔσης αὐτοῦ δημοσίας
ἕνεκεν πραγμάτων, ἔδοξε τοῖς Ἀχαιοῖς ἐκπέμπειν ἀκολού-*
2 *θως τοῖς ὑπὸ τοῦ ὑπάτου γεγραμμένοις. ἡμεῖς δὲ νομί-
ζοντες ἑαυτοῖς καθήκειν κατὰ πολλοὺς τρόπους τὸ πει-
θαρχεῖν Ῥωμαίοις πάντα τἄλλα πάρεργα θεμένους, θερείας*
3 *ἀρχομένης ἐξεπλεύσαμεν. ἀφικόμενοι δ' εἰς Κέρκυραν καὶ
καταλαβόντες αὖθις γράμματα παρὰ τῶν ὑπάτων προσπε-
πτωκότα τοῖς Κερκυραίοις, ἐν οἷς διεσάφουν ὅτι τοὺς μὲν
ὁμήρους ἤδη παραδεδώκασιν αὐτοῖς οἱ Καρχηδόνιοι πάντας,*
4 *ἕτοιμοι δ' εἰσὶν αὐτοῖς πειθαρχεῖν, νομίσαντες διαλελύ-* 1146
*σθαι τὸν πόλεμον καὶ μηκέτι χρείαν ἡμῶν εἶναι μηδεμίαν,
αὖθις ἀπεπλεύσαμεν εἰς τὴν Πελοπόννησον.*

4 (2b) * *Οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ ση-
μαίνωμεν αὐτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν,
οἷον οὕτως "ἐμοῦ δὲ ταῦτ' εἰπόντος" καὶ πάλιν "ἡμῶν δὲ*
2 *συγκαταθεμένων." ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς
τὰς μετὰ ταῦτα μελλούσας ἱστορεῖσθαι πράξεις ἀναγκαῖόν
ἐστι μεταλαμβάνειν τὰς περὶ αὐτῶν σημασίας, ἵνα μήτε
τοὔνομα συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολο-
γοῦντες, μήτε πάλιν "ἐμοῦ" καὶ "δι' ἐμέ" παρ' ἕκαστον*

---

2. *εὐλογία* Cobetus 35 5. M *Ma* 447 *Hey* 84, 19 6. *Μανιλίου*] M' Manilii Nepotis, consulis a. u. 605 7. *ἐκπέμψοντες* M, *ἐκπέμποντες* Luchtius, corr. *Di* 8. *δημοσίων Ma* 9. *ἕνεκεν*] *εἴς τινα τῶν Hu* 12. *θεμένους* Didotiana, *δὲ καὶ* incertis ductibus M, *θέσθαι Ma*, *θέμενοι* Luchtius 14. *αὖθις Ma*, *αὐτοῦ* legere sibi visus est *Hey*, *αὖτις Hu* 16. 17. *πάντες· ἕτοιμοι δ'* M, *πάντως δ' ἕτοιμοι* Geelius, *πάντες δ' ἕτοιμοι Hey*, corr. Geelius 17. *διαλελύσθαι Hey* pro *δὲ λελῦσθαι* 20. M *Ma* 448 *Hey* 84, 31

λέγοντες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες, ἀλλὰ 3
συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ
τῷ καιρῷ πρέπον ἐφ᾽ ὅσον οἷόν τε διαφεύγωμεν τὸ λίαν
ἐπαχθὲς τῆς περὶ αὐτῶν λαλιᾶς, ἐπειδὴ φύσει μὲν ἀπρόσ- 4
δεκτός ἐστιν ὁ τοιοῦτος λόγος, ἀναγκαῖος δ᾽ ὑπάρχει πολ-
λάκις, ὅταν μὴ δυνατὸν ἄλλως ᾖ δηλῶσαι τὸ προκείμενον.
γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷον ἐκ ταὐτομάτου 5
συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθ᾽ ἡμᾶς καιρῶν
ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ
ἡμᾶς εἰδέναι.

* *Ὅτι κατά τι σύμπτωμα τῶν μὲν τοῦ Καλλικράτους* 5 (2e)
εἰκόνων εἰσφερομένων κατὰ τὸ σκότος, τῶν δὲ τοῦ Λυκόρτα
κατὰ τὴν ἡμέραν ἐκφερομένων εἰς τὸ φῶς κατὰ τὴν ἐξ ἀρ-
χῆς διάθεσιν, πάντας ἠνάγκαζε τὸ γινόμενον ἐπιφθέγγεσθαι 2
διότι δεῖ μηδέποτε τοῖς καιροῖς ὑπερηφάνως χρῆσθαι
κατὰ τῶν πέλας, εἰδότα διότι καὶ λίαν τοῦτ᾽ ἐστὶν ἴδιον
ἐπιτήδευμα τῆς τύχης, τὸ τοῖς αὐτῶν ἐπινοήμασι καὶ
νομοθετήμασιν ἐξ ὑποστροφῆς αὐτοὺς ὑποβάλλειν τοὺς
νομοθετήσαντας.

* *Ὅτι αὐτὸ τὸ φύσει φιλόκαινον τῶν ἀνθρώπων* 3
ἱκανόν ἐστι πρὸς πᾶσαν μεταβολήν.

RES BITHYNIAE.

* *Ὅτι Ῥωμαῖοι ἔπεμψαν πρεσβευτὰς τοὺς ἐπιληψο-* 6 (2d)
μένους τῆς ὁρμῆς τῆς τοῦ Νικομήδους καὶ κωλύσοντας τὸν
Ἄτταλον πολεμεῖν τῷ Προυσίᾳ, καὶ κατεστάθησαν Μάρκος 2
1147 *Λικίνιος ἄνθρωπος ποδαγρικὸς καὶ τελείως ἀδύνατος τοῖς*
ποσί, καὶ μετὰ τούτου Αὖλος Μαγκῖνος, ὃς κεραμίδος εἰς
τὴν κεφαλὴν ἐμπεσούσης αὐτῷ τηλικαύτας καὶ τοσαύτας

---

3. *διαφεύγομεν* M, corr. Geelius 7. *οἷον Ben* 307 pro *οἷα* 11. M *Ma* 448 *Hey* 85, 14; conf. Hamakerum apud Geelium p. 162 ss. 12. *ἐκφερομένων* et 13. *εἰσφερομένων* Cobetus 35 13. *κατὰ τὴν αὐτὴν ἡμέραν Di* 20. M *Ma* 449 *Hey* 85, 21 22. Diodor. 32, 19—21 ed. Dind., Liv. epit. 50, Zonar. 9, 28 23. M *Ma* 449 *Hey* 85, 23 26. *λικίννιος* M, corr. Luchtius *τελείως* Geelius, *τελετῶς* legit *Ma*, *τελέως Hey* 27. *τούτου Ma*, *τούτων* M, *τοῦτον Ben* 307 *μακίνιος* M, corr. *Di* ad Diodor. 32, 20

*οὐλὰς εἶχε διὰ τῆς κεφαλῆς ὥστε θαυμαστὸν εἶναι πῶς
ἐσώθη, καὶ Λεύκιος Μαλλιολέων, ὃς πάντων ἐδόκει Ῥω-*
3 *μαίων ἀναισθητότατος ὑπάρχειν. τῆς δὲ πράξεως προσ-
δεομένης τάχους καὶ τόλμης ἐδόκουν ἀφυέστατοι πρὸς τὴν*
4 *χρείαν εἶναι ταύτην οἱ καθεσταμένοι. διὸ καί φασι Μάρ-
κον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγ-
κλήτῳ διότι συμβήσεται μὴ μόνον ἀπολόμενον φθάσαι
τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικομήδην γηράσαντα ἐν τῇ*
5 *βασιλείᾳ· πῶς γὰρ οἷόν τε καταταχῆσαι, πῶς δὲ κατα-
ταχήσασαν ἀνύσασθαί τι τὴν πρεσβείαν, μήτε πόδας μήτε
κεφαλὴν μήτε καρδίαν ἔχουσαν;*

7 * *Ὅτι Προυσίας ὁ βασιλεὺς εἰδεχθὴς ὢν κατὰ τὴν
ἔμφασιν, καίπερ ἐκ συλλογισμοῦ βελτίων ὑπάρχων, ἡμι-
συς ἀνὴρ κατὰ τὴν ἐπιφάνειαν, καὶ πρὸς τὰς πολεμικὰς*
2 *χρείας ἀγεννὴς καὶ γυναικώδης. οὐ γὰρ μόνον δειλὸς ἦν
ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος, καὶ συλλήβδην
ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρ' ὅλον τὸν*
3 *βίον· ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρχειν*
4 *ἅπαντες μέν, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος. πολλὴ
δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυμίας αὐτῷ*
5 *συνεξηκολούθει. παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν*
6 *τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν, καὶ συλλήβδην
τοῦ καλοῦ τί ποτ' ἐστὶν οὐδ' ἔννοιαν εἶχε, Σαρδαναπάλ-
λου δὲ βάρβαρον βίον ἔζη καὶ μεθ' ἡμέραν καὶ νύκτωρ.*
7 *καὶ γὰρ οὖν ἅμα τῷ βραχείας ἐλπίδος ἀντέχεσθαι τὸ τῶν
βασιλευομένων πλῆθος, ἀμετάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ*

---

6. *τῇ* ante *συγκλήτῳ* add. Luchtius 7. *μὴ Ma, οὐ* M *ἀπολόμενον Di, ἀπολειπόμενον* M, *ἀποκλειόμενον* Orellius ind. lect. acad. Turic. a. 1834 p. 9 9. *καταταχήσασαν Hu, καταταχήσαντας* legerunt *Ma* et *Hey* 10. *ἀνύσασθαι* in M extremum versum obtinet neque exitus satis perspicuus est 11. *ἔχοντας* legerunt *Ma* et *Hey*, corr. *Hu* 12. P *Va* 173, Suid. v. *Προυσίας* *εἰδεχθεὶς* P 13. *ἔφασι* P *ἐκ συλλογισμοῦ* Suid., *σκουλλογισμοῦ* P, *ἐκ συλλογισμοῦ οὐ* Salmasius 15. *ἀγεννὴς* Suid. v. *Προυσ.* et *ἥμισυς, ἀγενῆς* P 16. *ἀλλότριος* P Suid. v. *Προυσ., ἀλλοπρόσαλλος* Suid. h. v. 22. *συλλήβδην* om. Suid. 23. *τί ποτ' Di, ὅ τι ποτέ* P Suid. *οὐδ' ἔννοιαν εἶχε* Suid., *οὐδενὸς ανεῖχε* P *Σαρδαναπάλου* Suid. 25. *τοιγαροῦν Rei* 769 *ἀντέχεσθαι* add. *Hu* (*ἅμα τῷ — πλῆθος λαβέσθαι* vulgo apud Suid., *ἅμα τῷ δράξασθαι βραχείας ἐλπίδος μεταβολῆς τούτου τὸ τῶν βασιλευόμενον πλῆθος* Suidae cod. V) 26. *ὁρμὴν* P Suid. v. *Προυσ., τὴν ὁρμὴν* Suidae v. *ἀμετάκλητον* cod. A

μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρ' αὐτοῦ λαμβάνειν.

RES SYRIAE.

BELLUM MACEDONICUM.

1145 * *Μούσειον, τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακε-* 8
δονίᾳ· Πολύβιος τριακοστῷ ἑβδόμῳ. (1)
1148 * *Ἐγὼ δέ, φησὶν ὁ Πολύβιος, ἐπιτιμῶν τοῖς τὴν τύ-* 9
χην καὶ τὴν εἱμαρμένην ἐπιγράφουσιν ἐπί τε τὰς κοινὰς (4)
πράξεις καὶ τὰς κατ' ἰδίαν περιπετείας, νῦν βούλομαι περὶ
τούτου τοῦ μέρους διαστείλασθαι καθ' ὅσον ὁ τῆς πραγ-
ματικῆς ἱστορίας ἐπιδέχεται τρόπος. ὧν μὲν νὶ Δί' ἀδύ- 2
1149 *νατον ἢ δυσχερὲς τὰς αἰτίας καταλαβεῖν ἄνθρωπον ὄντα, περὶ τούτων ἴσως ἄν τις ἀπορῶν ἐπὶ τὸν θεὸν τὴν ἀναφορὰν ποιοῖτο καὶ τὴν τύχην, οἷον ὄμβρων καὶ ὑετῶν ἐξαισίων ἐπιφορὰ συνεχής, ἢ τἀναντία πάλιν αὐχμῶν καὶ πάγων, καὶ διὰ ταῦτα φθορὰ καρπῶν, ὁμοίως λοιμικαὶ διαθέσεις συνεχεῖς, ἄλλα παραπλήσια τούτοις, ὧν οὐκ εὐμαρὲς τὴν αἰτίαν εὑρεῖν. διόπερ εἰκότως περὶ τῶν τοι-* 3
ούτων ἀκολουθοῦντες ταῖς τῶν πολλῶν δόξαις διὰ τὴν ἀπορίαν, ἱκετεύοντες καὶ θύοντες ἐξιλασκόμενοι τὸ θεῖον, πέμπομεν ἐρησόμενοι τοὺς θεοὺς τί ποτ' ἂν ἢ λέγουσιν ἢ πράττουσιν ἡμῖν ἄμεινον εἴη καὶ γένοιτο παῦλα τῶν ἐνεστώτων κακῶν. ὧν δὲ δυνατόν ἐστι τὴν αἰτίαν εὑρεῖν 4
ἐξ ἧς καὶ δι' ἣν ἐγένετο τὸ συμβαῖνον, οὔ μοι δοκεῖ τῶν τοιούτων δεῖν ἐπὶ τὸ θεῖον ποιεῖσθαι τὴν ἀναφοράν. λέγω δὲ οἷον οὕτως· ἐπέσχεν ἐν τοῖς καθ' ἡμᾶς καιροῖς 5

3. Diodor. 32, 9c. 9d. 10 ed. Dind., Joseph. archaeol. 13, 2 ss., Liv. epit. 50 4. Liv. epit. 50, Zonar. 9, 28 5. Stephan. Byz. 7. M *Ma* 449 *Hey* 86, 5 8. *ἐγ | γράφουσιν* M, corr. Cobetus 35 9. post *περιπετείας* add M. e vs. 11. *ἐπιδέχεται τρόπος* 11. *νὴ Δί' Hu, ἡμῖν* legerunt *Ma* et *Hey* 14—17. verborum structuram epitomator turbavit 15. *ἐξαισίων* Boissonadius anecd. II p. 424, *δεξιῶν* M, *καὶ χιόνων Hey* 21. *εὑρησόμενοι* M, corr. *Ma* 23. *κακῶν· τῶν δ' ἀδυνάτων* M, corr. Geelius 24. *οὐ* idem pro *ὅτι*

τὴν Ἑλλάδα πᾶσαν ἀπαιδία καὶ συλλήβδην ὀλιγανθρωπία,
δι' ἣν αἵ τε πόλεις ἐξηρημώθησαν καὶ ἀφορίαν εἶναι
συνέβαινε, καίπερ οὔτε πολέμων συνεχῶν ἐσχηκότων ἡμᾶς
6 οὔτε λοιμικῶν περιστάσεων. εἴ τις οὖν περὶ τούτου
συνεβούλευσεν εἰς θεοὺς πέμπειν ἐρησομένους τί ποτ' ἂν
ἢ λέγοντες ἢ πράττοντες πλείονες γινοίμεθα καὶ κάλλιον
οἰκοίημεν τὰς πόλεις, ἆρ' οὐ μάταιος ἂν ἐφαίνετο τῆς
αἰτίας προφανοῦς ὑπαρχούσης καὶ τῆς διορθώσεως ἐν
7 ἡμῖν κειμένης; τῶν γὰρ ἀνθρώπων εἰς ἀλαζονείαν καὶ
φιλοχρημοσύνην, ἔτι δὲ ῥᾳθυμίαν ἐκτετραμμένων καὶ βου-
λομένων μήτε γαμεῖν μήτ', ἐὰν γήμωσι, τὰ γινόμενα τέκνα
τρέφειν, ἀλλὰ μόλις ἓν τῶν πλείστων ἢ δύο χάριν τοῦ
πλουσίους τούτους καταλιπεῖν καὶ σπαταλῶντας θρέψαι,
8 ταχέως ἔλαθε τὸ κακὸν αὐξηθέν. καὶ γὰρ ἑνὸς ὄντος ἢ
δυεῖν, εἰ τούτων τὸν μὲν πόλεμος ἢ νόσος ἐνστᾶσα παρ-
είλετο, δῆλον ὡς ἀνάγκη καταλείπεσθαι τὰς οἰκήσεις
ἐρήμους, καὶ καθάπερ ἐπὶ τῶν μελιττῶν τὰ σμήνη, τὸν
αὐτὸν τρόπον κατὰ βραχὺ καὶ τὰς πόλεις ἀπορουμένας ἀδυ-
9 νατεῖν. ὑπὲρ ὧν οὐδὲ χρεία παρὰ τῶν θεῶν πυνθάνεσθαι 1150
10 πῶς ἂν ἀπολυθείημεν τῆς τοιαύτης βλάβης· ὁ γὰρ τυχὼν
τῶν ἀνθρώπων ἐρεῖ διότι μάλιστα μὲν αὐτοὶ δι' αὑτῶν
μεταθέμενοι τὸν ζῆλον, εἰ δὲ μή, νόμους γράψαντες ἵνα
τρέφηται τὰ γινόμενα. περὶ τούτων οὔτε μάντεων οὔτε
11 τερατειῶν χρεία. ὁ δ' αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ
12 μέρος. ἀλλ' ἐπ' ἐκείνων [ἐφ'] ὧν ἀλήπτους ἢ δυσλήπτους
εἶναι τὰς αἰτίας συμβαίνει διαπορεῖν εἰκός· ὧν ἓν ἦν καὶ

3. *κατεσχηκότων* Cobetus 43 7. *μάταιος* agnovit *Hey*, *καθαρὸν* legerat *Ma* 9. *ἀλαζονί|αν* M, *ἀλεξανεμίαν* legerat *Ma*, quod correxit Orellius ind. lect. acad. Turic. a. 1834 p. 9 11. *μήτε ἂν Hey*, distinxit *Di* *γεινόμενα* M, corr. *Be* 12. *ἓν τὸ πλεῖστον* vel, quod magis arridet aptiusque est ad proximum *τούτους*, *ἕνα παῖδα ποιουμένων Hu* 14—16. mancam esse orationem perspexit Geelius; *καὶ γὰρ ἑνὸς ὄντος ἢ δυεῖν, εἶτ' ἐκεῖνον μόνον, εἴτε τούτων ἑκάτερον πόλεμος* cet. *Hu* 15. *εἰ* add. *Hey* *τούτων Ma*, *τοῦτον* M 23. *γεινόμενα* M, corr. *Be* post *τούτων* add. *οὖν* Didotiana, nec tamen hanc particulam solam, sed alia quoque epitomator, contracta in brevius oratione, omisit 24—26. et contracta est ab epitomatore sententia et corrupta codicis scriptura 25. *ἐπ' ἐκείνοις* vel *ὑπὲρ ἐκείνων Hu* *ἐφ'* del. *Hu* 26. *διαπορεῖν εἰκός Hu*, *ὑπεραύνειν* M, *ὑπερευνᾶν Hey*

το περὶ Μακεδόνας γεγενημένον. Μακεδόνες μὲν γὰρ ὑπὸ 13
Ῥωμαίων πολλῶν καὶ μεγάλων ἐτετεύχεισαν φιλανθρωπιῶν,
κοινῇ μὲν πάντες ἀπολυθέντες μοναρχικῶν ἐπιταγμάτων
καὶ φόρων, καὶ μεταλαβόντες ἀπὸ δουλείας ὁμολογουμένως
ἐλευθερίαν, ἰδίᾳ δὲ πάλιν καὶ τὰ πλεῖστα ἐκλυθέντες ἐκ
μεγάλων . . . . . . καὶ φόνων ἐμ | φυλίων διὰ τῆς Ῥωμαίων
. . . . μίας . . . . . . δυσμενείας | μὲν ἢ βλάβης
τῆς ἐν τοῖς πρότερον καιροῖς πρὸς Ῥωμαίους ἔτι γεύ | . .
. . . . φιλ . . . . πόλεως· ὑπὸ δὲ τοῦ
Ψευδοφι|λίππου πρῶτον μὲν πρ . . . . εξετοι διητ
. . . . πολλοὺς μὲν | ἀν . . . . . . φρ . . . .
πλείστους ἐπεῖδον αὐτῶν ἐν πάνυ | . . . . . . χρ. . . . . φυγ
. . . . . . ντας καὶ στρ . . . . . έντας καὶ φονευθέν | τας ἢ
τῶν ἐν τοῖς πρότερον καιροῖς ὑπὸ τῶν κατ᾽ ἀλήθειαν
βασι|λέων . . . . ἤδη τοῦτο γε ἐχ . . ὡς
απαντεσι ἐπὶ το | . . . . εἰ . . . . αι
τῶν ἐξ ἀρχῆς βασιλέων ὡς | . . . .
. . . . ὕβριζ . . . . . καὶ | . . . .
. . . . . πλείστοις |
εμος τῶν βρ . . . .
. . . . καὶ . . . .
. . . . Ῥωμαίων στρατοπεδεύματος ἐξ
αὐτῆς μεταμέλοι· ἐν ἀδικ . . . . | τῶν πρὸ τοῦ Ψευδο-
φιλίππου μὲν εἰς αὐτοὺς παρανομημάτων· | οἱ δὲ τὸ 14
. . . . . πολλῶν τε
μετὰ | μὲν τοῦ Δημητρίου καὶ πάλιν μετὰ Περσέως μαχό-
μενοι πρὸς Ῥωμαίους ἡττήθησαν, ἀνδρὶ δὲ στυγνῷ συνα-
γωνιζόμενοι καὶ περὶ τῆς τούτου βασιλείας ἀνδραγαθή-
σαντες ἐνίκησαν Ῥωμαίους. ἐξ ὧν τίς οὐκ ἂν ἐπαπορή- 15
σειεν ἐπὶ τῷ συμβάντι; τὴν γὰρ αἰτίαν εὑρεῖν τούτων
δυσχερές. διόπερ ἄν τις ἐπὶ τῶν τοιούτων διαθέσεων 16

---

3. *μοναρχικῶν Be, τῶν ἀρχικῶν* legerunt *Ma* et *Hey* 4. *ὁμολογουμένης Di* 5. *καὶ τὰ πλεῖστα* vix recte legit *Hey* 6. *ἐμ* | . . . . . . M, corr. *Hey* 7. ante *δυσμενείας* legere sibi visus est *ἅμα Hey* *μὲν* incertum in M 8. *ῥωμ* . . . . . M, corr. *Hey* 12. 13. *ἐν πάνυ βραχεῖ χρόνῳ φυγαδευθέντας καὶ στρεβλωθέντας* coni. *Hey* 14. *πρότερον* incertum 23. *πρὸ* legit *Hey, παρὰ Ma* 27. *δὲ* add. Luchtius

δαιμονοβλάβειαν εἴπειε τὸ γεγονὸς καὶ μῆνιν ἐκ θεῶν ἅπασι Μακεδόσιν ἀπαντῆσθαι· δῆλον δ' ἐστὶν ἐκ τῶν λέγεσθαι μελλόντων.

BELLUM PUNICUM TERTIUM.

10 * *Ὅτι Μασσανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομάδων βα-* 1147
(3) *σιλεὺς ἀνὴρ ἦν τῶν καθ' ἡμᾶς βασιλέων ἄριστος καὶ μα-*
2 *καριώτατος, ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκοντα, ὑγι-*
εινότατος ὢν καὶ πολυχρονιώτατος· ἐνενήκοντα γὰρ ἐτῶν 1148
3 *ἐγεγόνει. ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθ' αὐτὸν*
κατὰ τὴν σωματικὴν ἕξιν· ὅς, ὅτε μὲν στῆναι δέοι, στὰς
ἐν τοῖς αὐτοῖς ἴχνεσι δι' ἡμέρας ἔμενε, καθεζόμενος δὲ
4 *πάλιν οὐκ ἠγείρετο, καὶ τὴν ἐπὶ τῶν ἵππων κακοπάθειαν*
ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν.
5 *σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως· ἔχων ἐνενή-*
κοντα ἔτη, καθ' ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέ-
λιπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰ ταῦτα
6 *Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτῳ υἱοὺς τέτταρας. διὰ*
δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον
βίον πάσης ἐπιβουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοι-
7 *ρον αὐτοῦ γενέσθαι τὴν βασιλείαν. τὸ δὲ μέγιστον καὶ*
θειότατον τούτου· τῆς γὰρ Νομαδίας ἁπάσης ἀχρήστου
τὸν πρὸ τοῦ χρόνον ὑπαρχούσης, καὶ νομιζομένης ἀδυνάτου
8 *τῇ φύσει πρὸς ἡμέρους καρποὺς ὑπάρχειν, πρῶτος καὶ*
μόνος ὑπέδειξε διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέ-

---

2. *δ' ἐστὶν Hu*, *δ' ἔσται* legit *Hey*, *δὲ καὶ Ma* 3. in fine add. M *ζήτει ἐν τῶι περὶ ἥττης* 4. Diodor. 32, 13. 14. 16 ed. Dind., Appian. Punic. 105—111, Liv. epit. 50 5. P *Va* 174, Suid. v. *Μασσανάσσης* *μασανάσσης* P Suid. (*μανάσσης* Suidae codices AV) 6. *ἦν* om. Suid. 7. *ξ̄* Suid. 8. *ϛ̄* P 9. *ἐγίνετο Va* (invitis P et Suida) *ἑαυτὸν* Suid. 10. *μὲν στῆναι Sch* pro *μεταστῆναι* 11. *δὲ* add. *Va* 12. *τῶν ἴσπικῶν* (voluit *ἱππικῶν*) P 13. *συνεχῶς* om. Suid. *διακαρτερῶν* om. P, ex ingenio addidisse videtur Suid., *ὑπομένων Hu* 14. *τῆς τοῦ σώματος* Suid. 15. *ἀπέλειπε* P 16. *σθεμβανον* (sine acc.) P, *Σθεμβάν* Suid., *Στέμβανον* vulgo 17. *μικήψης* P *τούτοις* P et Suidae cod. A (ab epitomatore contracta est oratio) *υἱοὺς Δ̄* P (*παῖδας δέκα* Diodor. 32, 16) 20. 21. *τὸ δὲ μέγιστον, τῆς Νομαδίας* cet. Suid. 23. *τῇ* om. Suid. 24. *ὑπέδειξεν ὅτι δύναται ἐκφέρειν πάντας* Suid.

ρους καρποὺς οὐδ' ὁποίας ἧττον, ἑκάστῳ τῶν υἱῶν ἐν
διαστάσει μυριοπλέθρους ἀγροὺς κατασκευάσας παμφό-
ρους. τῇ μὲν οὖν ἐκείνου μεταστάσει ταῦτ' ἄν τις εὐλό- 9
γως ἐπιφθέγξαιτο καὶ δικαίως· ὁ δὲ Σκιπίων παραγενό- 10
μενος εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως
θάνατον διῴκησε καλῶς πάντα.

* Μασσανάσσην δ' ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν 11
ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐ-
τοῦ γεγενημένον· ὀλίγῳ δὲ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ 12
νικήσαντα μεγάλῃ Καρχηδονίους, ὀφθῆναι τῇ ὑστεραίᾳ
πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς
θαυμάζοντας εἰπεῖν ὅτι τοῦτο ποιεῖ * * *

RELIQUIAE LIBRI XXXVIII.

BELLUM PUNICUM TERTIUM.

a. u. 607
1160 * Ὅτι Ἀσδρούβας ὁ στρατηγὸς Καρχηδονίων κενό- 1
δοξος ἦν καὶ ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς πραγ- (39,1)
ματικῆς καὶ στρατηγικῆς δυνάμεως. πολλὰ δέ εἰσι ση- 2
μεῖα τῆς ἀκρισίας αὐτοῦ. πρῶτον μὲν γὰρ παρῆν ἐν
πανοπλίᾳ, ἡνίκα Γολοσσῇ συνεγίνετο τῷ τῶν Νομάδων
βασιλεῖ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, μετὰ
μαχαιροφόρων δέκα. ἔπειτα προβὰς ἀπὸ τῶν δέκα ὅσον 3

---

1. *υἱῶν Di* e Diodoro 32, 16, *καρπῶν* P Suid., *παίδων* Wesselingius ad Diodor. II p. 523 2. *μυριοπληθεῖς* P Suid., corr. Wesselingius l. c. *παμφόρους*: des. Suid. 5. *σκίρταν* P, corr. *Va* 7. Plutarch. an seni gerenda sit resp. 15 p. 791[f] 13. libro XXXVIII Polybius res a. u. 607 gestas videtur enarravisse, ac primum quidem belli Punici tertii historiam ita persecutus esse, ut in media Carthaginis obsidione subsisteret, tum originem belli Achaici explicuisse, denique attigisse eiusdem anni *Μακεδονικὰς* et *Συριακὰς* et *τινὰς ἑτέρας πράξεις* (vide 39, 1, 2) 14. Diodor. 32, 22 ed. Dind., Appian. Punic. 112—126, Liv. epit. 51 15. P *Va* 177, Suid.: *Ἀσδρούβας ὁ Καρχηδονίων στρατηγὸς κενόδοξος* cet. 17. *πολλὰ* — 21. *ὅσον*] *σημεῖα δὲ τῆς ἀκρισίας αὐτοῦ, ὅτι παρῆν ποτε ἐν πανοπλίᾳ πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ Νομάδων βασιλεῖ μετὰ μαχαιροφόρων δέκα. καὶ ὅσον* Suid. 20. *ἐπιπεπορμημένος* P

εἴκοσι πόδας ἀπέστη προβεβλημένος τάφρον καὶ χάρακα,
καὶ κατένευε τῷ βασιλεῖ προσιέναι πρὸς αὐτόν, καθῆκον
4 γίνεσθαι τοὐναντίον. οὐ μὴν ἀλλ' ὁ Γολοσσῆς, ἀφελῶς
ἔχων Νομαδικῷ τινι τρόπῳ, μόνος προσῄει πρὸς αὐτόν,
καὶ προσεγγίσας ἤρετο τίνα φοβούμενος τὴν πανοπλίαν
5 ἔχων ἥκε. τοῦ δ' εἰπόντος ὅτι Ῥωμαίους, "οὐκ ἂν ἄρ'" 1161
ἔφησεν ὁ Γολοσσῆς "ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδε-
μίαν ἔχων ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς;"
6 φησίν. ὁ δ' Ἀσδρούβας "ἐγὼ" φησὶ "πρεσβευτήν σε πα-
ρακαλῶ γενέσθαι πρὸς τὸν στρατηγόν, καὶ πᾶν ἀναδέ-
χεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπό-
7 σχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης." καὶ ὁ Γολοσσῆς
"παιδικὴν δοκεῖς μοι" φησὶν "ἀξίωσιν ἀξιοῦν, ὦ βέλτιστε.
8 ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβευόμενοι, ἔτι καθημένων
ἐν Ἰτύκῃ Ῥωμαίων, οὐκ ἐδύνασθε πείθειν, τίνι λόγῳ νῦν
ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι, περιτετειχισμένος καὶ κατὰ
γῆν καὶ κατὰ θάλατταν, καὶ σχεδὸν ἁπάσας ἀπεγνωκὼς
9 τὰς τῆς σωτηρίας ἐλπίδας;" ὁ δ' Ἀσδρούβας ἀγνοεῖν αὐ-
τὸν ἔφη· καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς
ἐλπίδας ἔχειν (οὐ γάρ πω τὰ περὶ τοὺς Μαυρουσίους
ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων ᾤετο σῴζε-
σθαι) καὶ οὐκ ἀπελπίζειν τὰ καθ' αὑτούς, μάλιστα δὲ πε-
ποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλ-
10 πίσιν· οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπον-
δουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν.
11 διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν
καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι,
μὴ δυνάμενοι τυχεῖν τούτου, κατασφαγήσονται πρότερον
12 ἢ παραχωρήσουσι ταύτης. τότε μὲν οὖν ταῦτα καὶ παρα-
πλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην
2 ἡμέραν πάλιν συμπορεύεσθαι· τοῦ δὲ Γολοσσοῦ μεταδόν-
(39,2)

---

1. 2. *ἀπέστη καὶ προβεβλημένος — χάρακα κατένευε* vulgo invitis P et Suida 2. *προσιέναι* Suid., *προϊέναι* P *καθήκειν* P 4. *προσῄει* P 5. *συνεγγίσας* *Hu* *εἴρετο* P 8. *ἀνάγκην*: des. Suid. *βούλει* P• *Sch*, *βούλῃ* *Va* 13. *δοκῆς* P, corr. *Va* 17. *ἁπάσας* coni. *Sch* pro *ἅπαξ* 20. *πω* *Di* pro *που* *Μαυρουσίους* *Va* pro *μαύρους* 21. *ᾤετο σῴζεσθαι* *Hu* pro *ὅτι σώζονται*

τος τῷ στρατηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος
"ταῦτα μέλλων ἀξιοῦν" ἔφη "τοιαύτην καὶ τηλικαύτην
ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐνεδείξω, καὶ νῦν
ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις παραβεβηκὼς καὶ τοὺς
τῶν ἀνθρώπων νόμους;" τοῦ δὲ βασιλέως βουλομένου τι 2
προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶ μάλιστα διότι δεῖ
συντέλειαν ἐπιτίθεσθαι τοῖς πράγμασι (χωρὶς γὰρ τῶν 3
ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν,
1162 ἧς δεῖν ἔφη στοχάζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλα-
βόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν
ἐκείνου πόνων), καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ 4
στρατηγὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφά-
λειαν αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν
καὶ φίλων οἰκίαις, σὺν δὲ τούτοις δέκα τάλαντα λαβεῖν ἐκ
τῶν ἰδίων ὑπαρχόντων, καὶ τῶν οἰκετῶν ἐξαγαγεῖν οὓς ἂν
αἱρῆται. ταῦτα μὲν οὖν ὁ Γολοσσῆς ἔχων τὰ φιλάνθρωπα 5
συνῄει πρὸς τὸν Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν· ὁ δὲ 6
πάλιν ἐξεπορεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι
καὶ τῇ πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις
τυράννους πολύ τι προσοφείλειν. ἦν μὲν οὖν καὶ φύσει 7
σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι
παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν πανηγύρει
που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς βουσίν, ἀλλὰ
μὴ τηλικούτων καὶ τοιούτων κακῶν προστατεῖν, ὧν οὐδ'
ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς. οὐ μὴν ἀλλ' ἐπεὶ 8
συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ
προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς
καὶ τὴν τύχην ἐπικαλεσάμενος, οὐδέποτε ταύτην ἔσεσθαι
τὴν ἡμέραν ἔφασκεν ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρού-
βαν βλέπειν ἅμα καὶ τὴν πατρίδα πυρπολουμένην· καλὸν 9
γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ

4. ἔχειν P, corr. *Va* τοὺς θείους ante καὶ add. *Va* 6. πρὸς ὑπὸ μιμνήσκην P, corr. *Va* 6. 7. δεῖ συντέλειαν *Sch* pro συντέλει 10. ἀκονητὶ P 14. καὶ add. *Di* 15. ἐξαγαγεῖν *Be*, ἐξ ἀνάγκης P, ἐξενεγκεῖν coni. *Sch*, ἓξ coni. *Va*, ἑκατὸν *Di* 16. αἱρεῖται P, corr. *Sch* 20. inc. Suid. v. Ἀσδρούβας: ἦν μὲν οὖν cet. 21. τότε δὲ] βαλὼν δὲ τὴν πανοπλίαν Suid. καὶ κοιλίαν Suid., καὶ λίαν P 25. οὐδείς: des. Suid.; pergit pag. 1340, 1 ὥσθ' ὅτε

10 ταύτης πῦρ. ὥσθ᾽ ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις
βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν
λόγων, ὅτε δ᾽ εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν
11 ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν· ὃς πρῶτον
μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλοσχερῶς ὑπὸ
τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευτέρας τραπέζας
παρετίθετο πολυτελεῖς, καὶ διὰ τῆς ἰδίας εὐεξίας παρε-
12 δειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν· ἄπιστον μὲν γὰρ ἦν τὸ
τῶν ἀποθνησκόντων πλῆθος, ἄπιστον δὲ τὸ τῶν αὐτο-
13 μολούντων καθ᾽ ἡμέραν διὰ τὸν λιμόν. ἔπειτα τοὺς μὲν
διαχλευάζων, οἷς δ᾽ ἐνυβρίζων καὶ φονεύων, κατεπλήττετο
τοὺς πολλούς· καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, 1163
ἣ μόλις ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, κἂν
14 δεδυστυχηκυίᾳ πατρίδι. διὸ καὶ λίαν δοκῶ καλῶς ἡμῖν
εἰρῆσθαι διότι προστάτας πραγμάτων ὁμοιοτέρους τῶν
παρὰ τοῖς Ἕλλησι τότε καὶ παρὰ τοῖς Καρχηδονίοις
15 ὑπαρξάντων οὐκ ἂν εὕροι τις ῥᾳδίως. τοῦτο δ᾽ ἔσται
δῆλον, ὅταν ἐκ παραθέσεως τὸν ὑπὲρ ἐκείνων ποιησώμεθα
λόγον.

RES GRAECIAE.

3 (1a) * Ὅτι ἡ ὀγδόη καὶ τριακοστὴ βύβλος περιέχει τὴν 1150
2 συντέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας. καίπερ γὰρ τῆς
Ἑλλάδος καὶ καθόλου καὶ κατὰ μέρος πλεονάκις ἐπται-
κυίας, ὅμως οὐδ᾽ ὁποίοις ἂν τις τῶν πρότερον ἐλαττω-
μάτων οἰκειότερον ἐφαρμόσαι τὸ τῆς ἀτυχίας ὄνομα καὶ

---

1. ὅταν P 4. ἀγέννειαν *Di* ἀνανδρίαν: des. Suid. 13. post πόλει add. P πάνταδε μᾶλλον ἢ στρατηγὸς ἐν ἀτυχούσῃ πόλει, quae aliena esse a Polybio apparet 14. καὶ δυστυχηκυία P, κἂν corr. *Di*, δεδυστυχηκίᾳ corr. *Sch* 17. ὑπάρξαντας P, corr. *Rei* 771
18. ποιησώμεθα P[s] *Sch*, ποιησόμεθα *Va*, ποιώμεθα ex P affert *Va*
21. M *Ma* 452 *Hey* 88,8; verba Ὅτι — περιέχει epitomatoris sunt; proxima autem τὴν συντέλειαν τῆς τῶν Ἑλλήνων ἀτυχίας scripta quidem sunt a Polybio, nec tamen eo sensu, ut scriptor historiam exitii Graeciae absolvi libro XXXVIII diceret, sed incipi tantummodo ἡ λη̅ βίβλος M 24. προτέρων M, corr. *Hu* Philol. XIV 317 25. ἐφαρμόσοι M, ἐφαρμόσειε Spengelius act. societ. Graec. I 33, corr. *Di*

τὴν ἔννοιαν ταύτην ὡς τοῖς καθ' ἡμᾶς γεγονόσιν. οὐ γὰρ 3
μόνον ἀφ' ὧν ἔπαθον ἐλεῆσαι τις ἂν τοὺς Ἕλληνας, ἔτι
1151 *δὲ μᾶλλον ἐφ' οἷς ἔπραξαν ἠτυχηκέναι νομίσειε πυθόμενος*
περὶ ἑκάστων τὰς ἀληθείας. δοκοῦντος γοῦν μεγίστου 4
πάθους γεγονέναι τοῦ περὶ τοὺς Καρχηδονίους οὐκ ἔλατ-
τον ἄν τις ἡγήσαιτο, κατὰ δέ τι μεῖζον τὸ περὶ τὴν Ἑλ-
λάδα τότε συμβάν· οἱ μὲν γὰρ τόπον ἔσχατον ἀπολογίας 5
γε πρὸς τοὺς ἐπιγινομένους περὶ σφῶν ἀπέλιπον, οὗτοι
δ' οὐδ' ἀφορμὴν εὔλογον ἔδοσαν τοῖς βουλομένοις σφίσι
βοηθεῖν ὑπὲρ τῶν ἡμαρτημένων. καὶ Καρχηδόνιοι μὲν 6
ἅμα ταῖς περιπετείαις ἄρδην ἀφανισθέντες ἀνεπαίσθητοι
τῶν σφετέρων εἰς τὸ μέλλον ἐγένοντο συμπτωμάτων, οἱ δὲ
Ἕλληνες ἐφορῶντες τὰς αὑτῶν ἀτυχίας παισὶ παίδων πα-
ραδόσιμον ἐποίησαν τὴν ἀκληρίαν, καὶ καθ' ὅσον τοὺς 7
ζῶντας μετὰ τιμωρίας ἐλεεινοτέρους νομίζομεν τῶν ἐν αὐ-
τοῖς τοῖς δεινοῖς ἐκλειπόντων τὸν βίον, κατὰ τοσοῦτο καὶ
τὰς τότε περιπετείας τῶν Ἑλλήνων ἐλεεινοτέρας νομιστέον
τῶν συμβάντων Καρχηδονίοις, ἐὰν μή τις ἀφρόντιστος τοῦ 8
καθήκοντος καὶ τοῦ καλοῦ, πρὸς αὐτὸ δὲ τὸ συμφέρον
ἀποβλέπων ποιῆται τὴν ἀπόφασιν. ὅτι δέ ἐστι τὸ νῦν 9
εἰρημένον ὑφ' ἡμῶν ἀληθές, εἴποι τις ἂν ὑπομνησθεὶς καὶ
παραθεὶς τὰς δοκούσας μεγίστας συμφορὰς γεγονέναι κατὰ
τὴν Ἑλλάδα πρὸς τὰ νῦν ὑφ' ἡμῶν λεγόμενα.

Μέγιστον ἡ τύχη δοκεῖ φόβον ἐπιστῆσαι τοῖς Ἕλλησι 4
κατὰ τὴν Ξέρξου διάβασιν εἰς τὴν Εὐρώπην· τότε γὰρ 2 (1b)
ἐκινδύνευσαν μὲν πάντες, ἔπταισαν δὲ τελέως ὀλίγιστοι,
μάλιστα δὲ τούτων Ἀθηναῖοι· προϊδόμενοι γὰρ ἐμφρόνως 3
τὸ μέλλον ἐξέλιπον τὴν πατρίδα μετὰ τέκνων καὶ γυναι-
κῶν. βλάβην μὲν οὖν ὁ καιρὸς αὐτοῖς ἐπήνεγκε· κύριοι 4
γὰρ γενηθέντες οἱ βάρβαροι πικρῶς διέφθειραν τὰς Ἀθή-

6. *ἡγήσαιτο* Spengelius l. c., *θήσαιτο* legerunt *Ma* et *Hey* 7. *τὸ πᾶν ἔσχατον ἀπολογίαν* M, corr. Geelius 8. *γε* Spengelius l. c. pro *τε* 8. 9. *ἀπέλειπον οὔ το δ' οὐδ' ἀφορμὴν οὐ | δὲ λόγον* M, corr. Geelius 16. *ἐκλιπόντων* Cobetus 43 18. *αφροντίστως* *Ma*, *ἀφροντιστῶν* Spengelius l. c. 20. *ποι | εῖται* M, corr. *Be* 22. *παραθεὶς* Geelius pro *παρὰ* 26. *ἐκινδυνευσα. | μεν* (sine acc.) M, corr. Geelius *ὀλίγοι* Cobetus 36 27. *προειδόμενοι* M, corr. *Be* 28. *ἐξέλειπον* M, corr. Geelius

*νας· οὐ μὴν ὄνειδος οὐδ' αἰσχύνην, τὸ δ' ἐναντίον εὔκλειαν
παρὰ πᾶσι τοῖς ἀνθρώποις τὴν μεγίστην ἀπήνεγκαν, ὅτι
πάντα ἐν ἐλάττονι θέμενοι τῆς αὐτῆς τύχης εἵλαντο κοι-*
5 *νωνεῖν τοῖς ἄλλοις Ἕλλησι. τοιγαροῦν καλῇ χρησάμενοι
προαιρέσει παρὰ πόδας οὐ μόνον ἀνεκτήσαντο τὴν πα-
τρίδα καὶ τὴν ἑαυτῶν χώραν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλ-
λων Ἑλλήνων ἡγεμονίας μετ' ὀλίγον ἠμφισβήτουν πρὸς* 1152
6 *Λακεδαιμονίους. μετὰ δὲ ταῦτα πάλιν ὑπὸ Σπαρτιατῶν
καταπολεμηθέντες εἰς τοῦτ' ἀνάγκης ἦλθον ὥστε καθελεῖν*
7 *τὰ τείχη τῆς αὐτῶν πατρίδος. ἀλλὰ καὶ τοῦτο Λακεδαι-
μονίων, οὐχ Ἀθηναίων ἄν τις εἶναι φήσειε τοὔγκλημα,
διότι βαρύτερον ἐχρήσαντο τῇ δοθείσῃ σφίσι παρὰ τῆς*
8 *τύχης ἐξουσίᾳ. Σπαρτιᾶται ἡττηθέντες ὑπὸ τῶν Θηβαίων
πάλιν ἀπέβαλον τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, καὶ μετὰ
ταῦτα τῆς τῶν ἐκτὸς ἀρχῆς ἀποστάντες συνεκλείσθησαν*
9 *εἰς τοὺς τῆς Λακωνικῆς ὅρους. τί δὴ τοῦτ' αἰσχρόν, εἰ
περὶ τῶν καλλίστων ἀμφισβητοῦντες ἐπὶ τοσοῦτον ἔπται-
σαν ὥστε πάλιν ἐπὶ τὴν πάτριον ἀναχωρῆσαι δυναστείαν;*
10 *διὸ τὰ γεγονότα ταῦτα συμπτώματα μὲν εἶναι φατέον,*
11 *ἀτυχήματα δ' οὐδαμῶς ῥητέον. Μαντινεῖς ἠναγκάσθησαν
ἐκλιπεῖν τὴν πατρίδα διοικισθέντες ὑπὸ Λακεδαιμονίων*
12 *καὶ διασπασθέντες οἰκῆσαι κατὰ κώμας· ἀλλὰ πάντες ἐπὶ
τούτοις οὐ τὴν τῶν Μαντινέων ἀβουλίαν ἀλλὰ τὴν Λακε-*
13 *δαιμονίων ὠνείδιζον. Θηβαῖοι μετὰ τῆς στρατιᾶς ἄρδην
ἐπεῖδον τὴν αὐτῶν, πατρίδα γενομένην ἀνάστατον, ὅτε
προθέμενος Ἀλέξανδρος εἰς τὴν Ἀσίαν διαβαίνειν ὑπέ-
λαβε διὰ τῆς εἰς Θηβαίους τιμωρίας τῷ φόβῳ φρουρήσειν*
14 *τοὺς Ἕλληνας κατὰ τοὺς ἰδίους περισπασμούς· ἀλλὰ τότε
πάντες ἠλέουν μὲν τοὺς Θηβαίους ὡς ἄδικα καὶ δεινὰ*

---

2. *ἀπένηγκαν* legerat *Ma*, *ἀπένειμεν Hu*, *ἀπηνέγκαντο* Cobetus 36 3. *εἵλοντο* Geelius 11. *φήσει* M, corr. *Hey* 13. *τῶν Θηβαίων Hey*, tot fere litterae evanidae in M 16. *τῆς Λακωνικῆς Hey*, ... *ῆς* M *τί* Cobetus 36 pro *ὅτι* 17. *καλλίστων Hu*, *καὶ ἐκτὸς* legit *Hey*, *ἐκτὸς* (omisso *καὶ*) Cobetus 36 21. *διοικισθέντες Hey*, qui *διατεθέντες* in M legere sibi visus est 24. *μετὰ τῆς στρατιᾶς Hu*, *μὲν τὰ ἐσχατια* legere sibi visus est *Hey*, *μὲν τὰ ἔσχατα* edidit idem, unde mutata verborum collocatione *Di Θηβαῖοι μὲν τὰ ἔσχατα ἐπεῖδον, ἄρδην τὴν αὐτῶν* cet.

πεπονθότας, διεδικαίου δὲ τὴν πρᾶξιν ταύτην οὐδεὶς
Ἀλεξάνδρου. τοιγαροῦν βραχεῖ χρόνῳ τυχόντες ἐπικουρίας 5 (1c)
τινὸς αὖθις ᾤκουν τὴν πατρίδα μετ᾽ ἀσφαλείας. ὁ γὰρ 2
παρὰ τῶν ἐκτὸς ἔλεος οὐ μικρὸν δῶρόν ἐστι τοῖς ἀδίκως
ἀκληροῦσιν, εἴ γε πολλάκις ἰδεῖν ἔστιν ἅμα ταῖς τῶν πολ-
λῶν ὁρμαῖς καὶ τὴν τύχην μεταβαλλομένην καὶ τοὺς κρα-
τοῦντας αὐτοὺς μεταμελομένους καὶ διορθουμένους τὰς
τῶν παραλόγως ἠτυχηκότων περιπετείας. πάλιν ἐπέθεντο 3
κατά τινας καιροὺς Χαλκιδεῖς καὶ Κορίνθιοι καί τινες
ἕτεραι πόλεις διὰ τὴν τῶν τόπων εὐφυΐαν τοῖς ἐν Μακε-
δονίᾳ βασιλεῦσι καὶ φρουρὰς εἶχον· ἀλλὰ τοὺς μὲν δου- 4
λεύοντας πάντες ἐσπούδαζον κατὰ δύναμιν ἐλευθεροῦν,
τοὺς δὲ καταδουλωσαμένους ἐμίσουν καὶ πολεμίους ἡγοῦντο
διὰ τέλους. καθόλου δὴ κατὰ πόλεις ἔπταιον καὶ κατὰ πόλιν 5
ἐσφάλλοντο τὸν πρὸ τοῦ χρόνον ὡς ἐπίπαν οἱ μὲν ὑπὲρ
ἡγεμονίας καὶ πραγμάτων ἀμφισβητοῦντες, οἱ δὲ ὑπὸ μο-
νάρχων καὶ βασιλέων παρασπονδούμενοι. διὸ καὶ πᾶσιν 6
οὐχ οἷον ὄνειδος ἠκολούθει τῶν ἀκληριῶν, ἀλλὰ καὶ τὸ
τῆς ἀτυχίας ὄνομα διέφευγον. ἀκληρεῖν μὲν γὰρ ἅπαντας 7
ἡγητέον καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν τοὺς παραλόγοις συμ-
φοραῖς περιπίπτοντας, ἀτυχεῖν δὲ μόνους τούτους οἷς
διὰ τὴν ἰδίαν ἀβουλίαν ὄνειδος αἱ πράξεις ἐπιφέρουσι.
κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἠτύχησαν ἅμα Πελο- 8
ποννήσιοι Βοιωτοὶ Φωκεῖς . . . . εἷς Λοκροί, τινὲς τῶν
τὸν Ἰόνιον κατοικούντων κόλπον, μετὰ δὲ τούτους ἔτι Μα-
κεδόνες . . . . μὴ μόνον κατὰ τὸ πλῆθος ὑπὲρ 9
. . . . πρότερον, ἀλλὰ καὶ κατὰ . . . . .
. . . . ἐπίπαν οὐκ ἠκλήρησαν ἀλλ᾽ ἠτύχησαν ἀτυχίαν

---

4. *δῶρον Hey, ἐπιον* praebere videbatur M 5. *εἴ γε Hey* pro *εἰ καὶ* 12. *πάντας* M, corr. *Be* et Spengelius apud *Hu* quaest. II 21 13. *ἐμίσουν Hey. ἐμ* . . . . . M 14. *κατά τε πόλεις Hu* 17. 18. *πᾶσιν οὐχ οἷον Hu, σπάνιον ἦν οἷς* legit *Hey* 18. *ἀκληριῶν* (vel *ἀκληρημάτων*) *ἀλλὰ Hu, ἀκληρούντων ἢ* legerunt *Ma* et *Hey* 19. *ἀτυχίας Hu*, nihil agnovit *Ma, τύχης* legit *Hey* *διέφυγον* incertis ductibus M, corr. *Hu* 23. *δὲ* add. *Hey* 24. . . . . *εἷς Λοκροί*] "*Δωριεῖς* verius quam *Εὐβοεῖς*. paene vidi *Λοκροί*" *Hey* 25. *ἰονικον* (sine acc.) M, corr. *Hey* 26—28. non desperanda esset scripturae antiquae restitutio, nisi locus lacuna etiam laboraret; nam post *Μακεδόνες* sive

10 *αἰσχράν, ὡς ἔνι μάλιστα, καὶ ἐπονείδιστον· ἅμα μὲν γὰρ*
ἀπιστίαν ἅμα δ' ἀνανδρίαν ἔδειξαν καὶ πράξεις αὐτοῖς
11 *ἐπήνεγκαν διὰ τὴν ἀτ . . . . τοιγαροῦν στε-*
ρηθέντες πάντων τῶν καλῶν, οἱ μὲν ὑπὸ στε . . . . ἔνιοι
δὲ καὶ δ . . . . ντες, εἰς τὰς πόλεις τότε παρε-
12 *δέξαντο ῥαβδοὺς καὶ πελέκεις ἐθελοντηδόν· ἐν μεγάλῳ γὰρ*
φόβῳ διὰ τὴν ὑπερβολὴν τῶν ἰδίων ἁμαρτημάτων ἦσαν,
13 εἰ χρὴ λέγειν ἰδίων· ἐγὼ γὰρ ἠγνοηκέναι μὲν φαίην ἂν τοὺς
πολλοὺς καὶ παραπεπαικέναι τοῦ καθήκοντος, ἡμαρτηκέναι
6 δὲ τοὺς αἰτίους *γεγονότας τῆς ἐπὶ τοσοῦτον ἀγνοίας. ὑπὲρ* 1153
(1d) *ὧν οὐ δεήσει θαυμάζειν ἐὰν παρεκβαίνοντες τὸ τῆς ἱστο-*
ρικῆς διηγήσεως ἦθος ἐπιδεικτικωτέραν καὶ φιλοτιμοτέραν
2 *φαινώμεθα ποιούμενοι περὶ αὐτῶν τὴν ἀπαγγελίαν. καί-*
τοι τινὲς ἴσως ἐπιτιμήσουσιν ἡμῖν ὡς φιλαπεχθῶς ποι-
ουμένοις τὴν γραφήν, οἷς καθῆκον ἦν μάλιστα πάντων
3 *περιστέλλειν τὰς τῶν Ἑλλήνων ἁμαρτίας. ἐγὼ δὲ οὔτε*

ὥστε sive *οἵ γε* legimus, paulo pluribus verbis Polybium usum esse apparet quam iis quorum vestigia in schedis Vaticanis exstant; vide igitur, an forte haec probari possint: *ὥστε μὴ μόνον κατὰ τὸ πλῆθος ὑπερέχειν ταύτας τὰς ἀπωλείας ἁπασῶν τῶν πρότερον ἀλλὰ καὶ κατὰ [τὸ μέγεθος τῆς συμφορᾶς· ἐπειδὴ κατὰ] τὸν ἐνεστῶτα καιρὸν ἐπίπαν* cet. (verba uncis inclusa praeter libri Vaticani auctoritatem addita sunt) 26. post *Μακεδόνες οἵγε* vel *ὥστε* agnovit *Hey* 26. 27. *ὑπερεχρηματήσαν μεγαλείως ἔν τισι τῶν* legere sibi visus est *Hey* 27. 28. *κα | τὰ τοῦ ἑνὸς ἀκηριον* aegre agnovit *Hey*

1. *ὡς ἔνι μάλιστα Hu, ὡς ὀνομαστὸν* legere sibi visus est *Hey* (minus placet *ὁμολογουμένως*, quod coniicias coll. 39, 9, 9) 2. *ἀνανδρίαν Hey, ἀνδρίαν* M, ut videtur *αὐτοῖς* vulgo 3. ante *τοιγαροῦν* vidit *ἅμα Hey*, id est vestigium terminationis superlativi *τατα* vel *τάτας*; ergo *πράξεις αὐτοῖς ἐπήνεγκαν διὰ τὴν ἄγνοιαν ἀναξιωτάτας* vel *βαρυτάτας Hu*, quamquam pro *πράξεις* requiritur potius vocabulum veluti *μέμψεις, reprehensiones* 5. *δειλίᾳ περιστάντες* coni. *Hey*, ac *περιστάντες* quidem "prope" inquit "contuitu excepi" 6. vocabuli *ἐθελοντηδόν* exitus non perspicue comparet in M 6. 7. *ἐν μεγάλῳ γὰρ φόβῳ Hu, ἐν μεγάλῃ | γὰρ ἴπω* vel *ἴπεσι* aegre vidit *Hey* 7. *ὑπερβολὴν Hey, ... βολ . .* M *ἁμαρτημάτων Hu, ἁμ . . . .* M, *ἁμαρτιῶν Hey* 7. 8. *ἦσαν, εἰ χρὴ λέγειν Hey, ... ὴ | . . . . .* M 8—10. inter *ἠγνοηκέναι* et *γεγονότας* nihil agnovit *Hey* nisi *πολ . . . . καὶ | παραπ* et tum *ἡμαρτ*, addidit autem observato litterarum spatio vs. 8 *μὲν φαίην ἂν τούς*, tum *πολλοὺς* et *παραπεπαικέναι* restituit idem coll. 12, 8, 1 et 21, 15, 6, porro *τοῦ καθήκοντος* add. *Hu*, *ἡμαρτηκέναι* emendavit *Hey*, *δὲ* add. *Hu*, *τοὺς αἰτίους* add. *Hey*

12. *ἀποδεικτικωτέραν* M, corr. *Be* 14. *φιλαπεχ . . .* extremo versu M, corr. *Ma*

*φίλον οὐδέποτ᾽ ἂν ὑπολαμβάνω γνήσιον νομισθῆναι παρὰ
τοῖς ὀρθῶς φρονοῦσι τὸν δεδιότα καὶ φοβούμενον τοὺς
μετὰ παρρησίας λόγους, καὶ μὴν οὐδὲ πολίτην ἀγαθὸν* 4
*τὸν ἐγκαταλείποντα τὴν ἀλήθειαν διὰ τὴν ἐσομένην ὑπ᾽
ἐνίων προσκοπὴν παρ᾽ αὐτὸν τὸν καιρόν. συγγραφέα δὲ* 5
*κοινῶν πράξεων οὐδ᾽ ὅλως ἀποδεκτέον τὸν ἄλλο τι περὶ
πλείονος ποιούμενον τῆς ἀληθείας. ὅσῳ γὰρ εἰς πλείους* 6
*διατείνει καὶ πλείω χρόνον ἡ διὰ τῶν ὑπομνημάτων παράδοσις τῶν πρὸς καιρὸν λεγομένων, τοσούτῳ χρὴ μᾶλλον
καὶ τὸν γράφοντα περὶ πλείονος ποιεῖσθαι τὴν ἀλήθειαν
καὶ τοὺς ἀκούοντας ἀποδέχεσθαι τὴν τοιαύτην αἵρεσιν.
κατὰ μὲν γὰρ τοὺς τῶν περιστάσεων καιροὺς καθήκει* 7
*βοηθεῖν τοὺς Ἕλληνας ὄντας τοῖς Ἕλλησι κατὰ πάντα
τρόπον, τὰ μὲν ἀμύνοντας τὰ δὲ περιστέλλοντας τὰ δὲ
παραιτουμένους τὴν τῶν κρατούντων ὀργήν (ὅπερ ἡμεῖς
ἐπ᾽ αὐτῶν τῶν πραγμάτων ἐποιήσαμεν ἀληθινῶς), τὴν δ᾽* 8
*ὑπὲρ τῶν γεγονότων τοῖς ἐπιγενομένοις διὰ τῶν ὑπομνημάτων παράδοσιν ἀμιγῆ παντὸς ψεύδους ἀπολείπεσθαι
χάριν τοῦ μὴ ταῖς ἀκοαῖς τέρπεσθαι κατὰ τὸ παρὸν τοὺς
ἀναγινώσκοντας, ἀλλὰ ταῖς ψυχαῖς διορθοῦσθαι πρὸς τὸ
μὴ πλεονάκις ἐν τοῖς αὐτοῖς διασφάλλεσθαι.
Καὶ περὶ τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.* 9

SEMINA BELLI ACHAICI.

* *Ὅτι παραγενομένων ἐκ Πελοποννήσου τῶν περὶ* 7
τὸν Αὐρήλιον πρεσβευτῶν, καὶ διασαφούντων τὰ συμβε- (1)

---

4. *ἐγκαταλιπόντα* M, corr. Geelius 5. *δὲ* idem pro *δὴ* 8. *διὰ* add. *Na* 255 coll. § 8 8. 9. *τῶν πρὸς καιρὸν παρά|δοσις λεγομένων* M, transposuit Geelius 12. *καθήκει* idem, *καθηκ..* | exitu incerto M, *καθῆκε Ma* 13. *τοὺς* et *τοῖς* del. *Di* 16. *δ᾽* add. *Ma* 17. *ἐπιγινομένοις* Spengelius apud *Hu* quaest. II 21. 18. *ψεύδους* Cobetus 36, *μίσους* legerat *Ma*, "nunc quidem nihil discernitur" *Hey* *ἀπολείπεσθαι Hey*, qui *ἀπολιπέσθω* in codice agnoscere sibi visus est, *ἀπολίπομεν Ma*, *ἀπολείπειν δεῖ Hu* 22. post *περὶ* add. *μὲν* Spengelius apud *Hu* quaest. II 21 et *Di* 23. Diodor. 32, 26, Pausan. 7, 14, Liv. epit. 51 24. N. fol. 115r, praemisso titulo *λόγος* $\overline{\lambda\eta}^{os}$, *Ur* 222. 25. *αὐρίλιον* N

βηκότα περὶ αὐτούς, ὅτι παρ' ὀλίγον τοῖς ὅλοις ἐκινδύ-
2 νευσαν, καὶ λεγόντων μετ' αὐξήσεως καὶ καινολογίας (οὐ
γὰρ ὡς κατὰ περιπέτειαν ἐπ' αὐτοὺς ἥκοντος τοῦ δεινοῦ 1154
διεσάφουν, ἀλλ' ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν
3 ἐπὶ τῷ παραδειγματίζειν αὐτούς), ἡ σύγκλητος ἠγανάκτησε
μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε, καὶ παραχρῆμα πρε-
σβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους
4 ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς, διότι δεῖ μετρίως ἐπιτι-
μήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον
παρακαλεῖν καὶ διδάσκειν τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ
χείριστα παρακαλοῦσι προσέχειν μήτ' αὐτοὺς λαθεῖν εἰς
5 τὴν πρὸς Ῥωμαίους ἀλλοτριότητα διεμπεσόντας, ἀλλ' ἔτι
καὶ νῦν ποιήσασθαί τινα διόρθωσιν τῶν ἠγνοημένων,
ἀπερεισαμένους τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρ-
6 τίας. ἐξ ὧν καὶ λίαν δῆλον ἐγένετο διότι καὶ τοῖς περὶ
τὸν Αὐρήλιον ἔδωκε τὰς ἐντολὰς οὐχ ἐπὶ τῷ διασπάσαι
τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι βουλομένη
7 τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν. τινὲς μὲν
οὖν ὑπελάμβανον καθ' ὑπόκρισιν τοὺς Ῥωμαίους * * *
8 διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· τὸ δ' ἀληθὲς
οὐχ οὕτως εἶχεν, ἀλλὰ παραδεδεγμένοι τὸ ἔθνος ἐκ πολ-
λοῦ χρόνου, καὶ νομίζοντες ἔχειν αὐτὸ πίστιν μάλιστα
τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκριναν διὰ τὸ φρονημα-
τίζεσθαι πέρα τοῦ δέοντος, πόλεμον δ' ἀναλαβεῖν ἢ δια-
φορὰν ὁλοσχερῆ πρὸς τοὺς Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο.

8 (2) *Ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης
εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς περὶ τὸν Θεαρίδαν,
2 οἳ ἦσαν πρεσβευταὶ πεμφθέντες ὑπὸ τῶν Ἀχαιῶν παραι-

5. τῷ N *Ur* I 222, τὸ *Ur* II 99 ἠγανάκτησαν et 7. κατεστήσαντο NU, corr. *Ca* 976 12. διεκπεσόντας *Rei* 729 14. ἀπειρασαμένους U (non N) 16. οὐχ ἐπὶ τῷ add. *Hu* (οὐ add. *Ur*) διασπάσαι *Hu*, διασπᾶσαι βουλομένη NU 18. τινὸς N 19. in lacuna add. τοῦτο ποιεῖν *Ur*, ταῦτα ποιῆσαι *Rei* 729, οὕτως χειρίζειν τὰ κατὰ τὴν Ἀχαΐαν *Hu* 21. ἀλλὰ παραδεδειγμένοι N, ἀλλ' ἀποδεδεγμένοι *Di* 22. πιστὸν *Di* 23. ἀνασοβῆσαι μὲν *Ca* 976 pro ἀνασοβήσαντες διά τοι N 26. N fol. 116v *Ur* 223 δὲ ante οἱ add. *Ur* Σέξτον] S. Julium Caesarem 28. οἵπερ *Ben* 307 παραστησόμενοι N (pr. m. e παραστησάμενοι) *Ur*, corr. *Na* 356 (nisi quod per errorem παραιτησάμενοι expressum est)

τησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς
περὶ τὸν Αὐρήλιον γενομένων ἀλογημάτων. οἷς καὶ συμ- 3
μίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν
πρὸς τὴν Ἀχαΐαν, ὅτι περὶ πάντων τούτων ἔχουσιν ἐντο-
λὰς αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς. παραγενομένων δὲ 4
τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον, καὶ διαλεγο-
μένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει, καὶ προ-
1155 φερομένων πολλοὺς καὶ φιλανθρώπους λόγους, καὶ τὸ 5
περὶ τοὺς πρεσβευτὰς ἔγκλημα παραπεμπόντων, καὶ σχε-
δὸν οὐδὲν προσδεομένων δικαιολογίας ἀλλὰ βέλτιον ἐκδε-
χομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ πα-
ρακαλούντων μὴ πορρωτέρω προβῆναι τῆς ἁμαρτίας μήτε
τῆς εἰς αὐτοὺς μήτε τῆς εἰς τοὺς Λακεδαιμονίους, τὸ μὲν 6
σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν
ἐνετρέπετο, συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλ-
μῶν λαμβάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντι-
ταττομένοις, τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν 7
οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δι-
καίοις, ἀλλ' ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ διε-
φθαρμένον. οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον, καὶ πάν- 8
τες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης (οὗτοι δὲ
ἦσαν, ὥσπερ ἐπίτηδες, ἐξ ἑκάστης πόλεως κατ' ἐκλογὴν οἱ
χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ λυμεωνευόμενοι τὸ
ἔθνος), καθάπερ ἐν παροιμίᾳ φασίν, οὐ μόνον τὰ διδόμενα 9
τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου
δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς. ὑπέλαβον 10
γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ
τὴν Ἰβηρίαν πράξεις, δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πό-
λεμον, πᾶν ὑπομένειν καὶ πᾶσαν προΐεσθαι φωνήν. διὸ 11

---

1. *διδάξαντες* N 2. *ἀλογημάτων* N (idem coniecerat *Be*), *ἀλγημάτων* U, unde *ἀσελγημάτων* *Ur* 4. *πρὸς* N, *εἰς* *Ur* 9. *παραπέμπων* N *καὶ*] *ὡς* coni. et tum *προσδεόμενον* servat *Sch* 10. *οὐδὲ* *Ca* 977 *προσδεόμενον* NU, corr. *Ca* 15. *ἐνετράπετο* N 16. *λαμβάνων* N *ῥωμαίοις* N 20. *κροτόλαον* NU, corr. *Ur* 23. 24. *λυμεωνευόμενοι τὸ ἔθνος* *Hu*, *λοιμῶν αἴτιοι. τὸ δὲ ἔθνος* NU, *λοιμῶν αἴτιοι τῷ ἔθνει* coni. *Sch*, *λυμεῶνες τοῦ ἔθνους* *Di* praef. vol. IV p. xvi coll. Diodoro 2, 55, 4 24. *φασίν* *Di* l. c. pro *ἔφη* 25. *λαιᾷ* *Ca* 977 (*δὲ λαιᾷ* *Ur*) pro *δὲ μιᾷ* 26. *παραπαῖον* NU, corr. *Ca*

νομίσαντες ἴδιον τὸ παρόν, ἀπεκρίθησαν φιλανθρώπως
τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀπο-
στέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες
εἰς τὴν Τέγεαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις
φροντιεῖν ἵνα γένηταί τις ὡμολογημένη λύσις τοῦ πολέμου.
12 ταῦτα δ' ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι
13 προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος. καὶ
τοῦτ' εἰκότως συνέβαινε γίνεσθαι δι' ἀπειρίαν καὶ κακίαν
τῶν κρατούντων.

9 Τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ.
(3) 2 παραγενομένων γὰρ εἰς τὴν Τέγεαν τῶν περὶ τὸν Σέξτον,
καὶ τοὺς Λακεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμ-
φωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Ἀχαιοὺς τήν τε περὶ
τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ 1156
τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ
3 τῶν ὅλων ἐπισκεψομένους, συνεδρεύσαντες οἱ περὶ τὸν
Κριτόλαον ἔκριναν τοὺς μὲν ἄλλους διακλῖναι τὴν ἀπάν-
4 τησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τέγεαν. ὁ μὲν
οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν
5 Σέξτον ἦλθε, γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς
Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινεν, φήσας οὐκ ἔχειν
ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης·
ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον, ἣν
6 ἔδει γενέσθαι μετὰ μῆνας ἕξ. διὸ σαφῶς ἐπιγνόντες οἱ
περὶ τὸν Σέξτον ἐθελοκακοῦντα τὸν Κριτόλαον, καὶ δυσχε-
ραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις, τοὺς μὲν Λακεδαιμονίους
ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δ' ἐπανῆγον εἰς τὴν Ἰτα-
7 λίαν κατεγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου. ὁ
δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ

---

2. *ἀποστελεῖν Rei* 729   5. *φροντιεῖν* add. *Hu*, *ἐπιμελήσεσθαι* vel *προνοηθήσεσθαι Rei* 729   *περὶ* ante *τοῦ* additum in NU del *Rei*   7. *ταλαίπορον* N   9. 10. in marg. add. N *ζήτει ἐν τῷ περὶ στρατηγημάτων: περὶ τῶν στρατ*: (compendio scr.)   13. *Ἀχαιοὺς Ur* pro *καρχηδονίους*   14. *καὶ* add. idem   15. *ἐποχὴν* U (vide *Ur* II 100), *ὑποχὴν* N   16. *ἐπισκεψαμένους Ur* (non N)   17. *τοὺς Rei* 729 pro *πλείστους*   18. 19. *οἱ μὲν οὖν προειρημένοι* NU, corr. *Ur*   23. *ἔφη Ur* pro *ἐφ' ᾗ*   23. 24. *ἣν ἔδει Di*, *αὐτῇ* NU, *ἥτις ἔμελλε Ur*   26. *ἀπατωμένοις* N

τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε, προφάσει μὲν
χρώμενος ὅτι βούλεται τὰ ῥηθέντα πρὸς τοὺς Λακεδαι-
μονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ διασαφεῖν αὐτοῖς, τῇ 8
δ' ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων, καὶ πᾶν τὸ
λεγόμενον ὑπ' ἐκείνων ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, ἐξ ὧν 9
δυσμένειαν καὶ μῖσος ἐνειργάζετο τοῖς ὄχλοις. ἅμα δὲ 10
τούτοις παρήγγειλε τοῖς ἄρχουσι μὴ πράττειν τοὺς ὀφει-
λέτας, μηδὲ παραδέχεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν
πρὸς τὰ χρέα, τοὺς δ' ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν
λάβῃ τὰ τοῦ πολέμου κρίσιν. λοιπὸν ἐκ τῆς τοιαύτης 11
δημαγωγίας πᾶν τὸ λεγόμενον ὑπ' αὐτοῦ πιστὸν ἐγίνετο,
καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆθος
περὶ μὲν [οὖν] τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι, τῇ
δὲ παρ' αὐτὰ χάριτι καὶ ῥαστώνῃ δελεαζόμενον.

Ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μακεδονίᾳ τάδε 10 (4)
πυνθανόμενος καὶ τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν
καὶ ταραχήν, ἐξέπεμψε πρεσβευτὰς Γναῖον Παπείριον καὶ
1157 *τὸν νεώτερον Ποπίλιον Λαινᾶτον, σὺν δὲ τούτοις Αὖλον*
Γαβίνιον καὶ Γάιον Φάννιον· οἳ καὶ συνηγμένων τῶν 2
Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς τοῦτον τὸν
καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη, διετίθεντο πολλοὺς
οὗτοι καὶ φιλανθρώπους λόγους, παραπλησίους τοῖς περὶ
τὸν Σέξτον, πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ 3
προβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν
πρὸς Ῥωμαίους μήτ' ἐκ τῆς πρὸς Λακεδαιμονίους προ-
φάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος.
ὧν οἱ μὲν πολλοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευ- 4
άζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέ-
βαλον. καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ 5

---

3. *καὶ πρὸς* del. *Rei* 729 8. *ἐπαγομένους Ur* (non N) 9. *δ'* vel *τε* add. *Sch* 10. *λοιπὸν* bis scriptum in N 12. *ἥτοιμον* N 13. *οὖν* del. *Hu* 14. *παρ' αὐτοῦ* NU, corr. *Rei* 729 *ῥαστῶνι* N 16. *καὶ* add. *Ur* 17. *πρεσβευτὰς*] *ταραχὰς* U 18. *Ποπίλιον Λαινᾶτον Hu* Fleckeiseni annal. 1870 p. 735 s. pro *ἀλίωνα μαῖνον* 22. *τοῖς Ur* II 101, *τοῖς τῶν* N[s] *Ur* I 226 22. 23. *παρὰ τὸν σέξτον* NU, *παρὰ τοῦ Σέξτου* coni. *Ur* II 101, corr. idem 23. *τοῦ* bis scriptum in N 24. *παραβῆναι Ur* 25. *μήτ' ἐκ Hu*, *μήτε* NU, *μήτε διὰ Ur* 27. 28. *πλεονάζοντες δὲ* N 28. *ἐξέβαλλον* vulgo invito N

*βαναύσων ἀνθρώπων ὅσοις οὐδέποτε· πᾶσαι μὲν γὰρ ἐκο-
ρύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ τῶν
6 Κορινθίων. ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ λεγόμενα
7 διὰ τῶν πρεσβευτῶν. ὁ δὲ Κριτόλαος, ὥσπερ κατ' εὐχὴν
ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος
καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο μὲν τῶν
ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολιτευομένους, ἐνεπαρρη-
8 σιάζετο δὲ τοῖς τῶν Ῥωμαίων πρεσβευταῖς, φάσκων βού-
λεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δ' οὐκ
9 ἂν εὐδοκῆσαι κτησάμενος. καθόλου δὲ παρήνει, λέγων ὡς
ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δ'
10 ἀνδρόγυνοι, κυρίων. καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν
ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώ-
11 ξυνε τοὺς ὄχλους. ἐποίει δ' ἐμφάσεις καὶ περὶ τοῦ μὴ
τυχόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων
τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς
11 (5) προθέσεως. τῶν δὲ τῆς γερουσίας βουλομένων ἐπιλαμ-
βάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων λόγων, περι-
σπασάμενος τοὺς στρατιώτας κατανίστατο, κελεύων προσ-
ελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα μόνον ἅψασθαι τῆς χλα-
2 μύδος. καθόλου δ' ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς
αὐτὸν οὐκέτι δύνασθαι καρτερεῖν, ἀλλ' ἐρεῖν τὸ φαινόμενον.
3 δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕ-* 1158
*τως ὡς τοὺς ἐξ αὐτῶν συνεργοῦντας τοῖς ἐχθροῖς· εἶναι
γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακε-
4 δαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν. καὶ τούτων πί-
στιν ἔφερεν· ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τρι-*

---

1. post *οὐδέποτε* add. *πρότερον Hu* *γὰρ* N (idem coniecerat *Sch*), *οὖν Rei* 730, om. *Ur* *ἐκόρυζον* NU, corr. *Rei* 5. *ἐπιλημμένος Ur* (non N) 6. *κατενίστατο* N 9. *ῥωμαίων φίλους* NU, *Ῥωμαίους φίλους Ur*, corr. *Rei* 730 10. *δ' ἐπαρφώνει Rei* 730, *δὲ παρήνει πρὸς τὸν πόλεμον* coni. *Sch* 11. *δ'* add. *Ca* 979 15. *τυχόντος* N 16. *πολιτευομένων* NU, corr. *Ur* 24. *ὡς* add. *Ca* 979 (sed per errorem particulam ante *οὕτως* interposuit) *ἐχθροῖς* N et margo U, *αὐτοῖς* U in contextu 25. *πλείονας* N 27. *αἰγέα* NU, corr. *Ur* *τρίτατον* N, *τριταῖον* U, corr. idem

*ταιέα Στράτιον πάντα τὰ λεγόμενα δι' ἀπορρήτων ἐν ταῖς
συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γναῖον. τοῦ δὲ Στρα-* 5
*τίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ
μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμά-
χοις, ἀνηγγελκέναι δὲ διοριζομένου μηδὲν τῶν ἐν ταῖς συν-
αρχίαις εἰρημένων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ
πλείους προσεδέχοντο τὰς διαβολάς. ὁ δὲ Κριτόλαος παρ-* 6
*οξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε
τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λα-
κεδαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους· καὶ* 7
*προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους
εἶναι τοὺς ἀνθρώπους οὓς [ἂν] ἐπὶ στρατηγίαν αἱρήσονται·
διὸ τρόπον τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν.*

Οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ 8
*πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐ-
δενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ
παρανομωτάτοις ἐπιβαλλόμενος· τῶν δὲ πρέσβεων ὁ μὲν* 9
*Γναῖος εἰς Ἀθήνας ἀπῆρε κἀκεῖθεν εἰς Λακεδαίμονα
προσεδρεύσων τοῖς καιροῖς, ὁ δ' Αὖλος εἰς Ναύπακτον,
οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν
ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν
τούτοις ἦν.*

RES MACEDONIAE.

RES SYRIAE.

---

1. *Στράτιον* coni. *Sch*, *στρατίγιον* N, *στρατήγιον* U, *Στρατίον* *Be* 2. *στρατιγίου* N, *στρατηγίου* U 3. *συμμεμιγέναι* N 5. *δὲ διοριζομένου* *Hu*, *διοριζόμενος* N, *δὲ ὁρκιζόμενος* *Ur* 11. *προσεμέτρισεν* NU, *προσεμέτρησεν* *Ca* 980, corr. *Sch* in lexico p. 528
12. *οὓς ἂν — αἱρῶνται* vel *οὓς — αἱρήσονται* *Di* praef. vol. I p. LIV *στρατοπεδείᾳ* NU, *στρατηγίᾳ* *Rei* 731, corr. *Di* *αἱρήσχονται* N 13. *δι' ὃν* NU, *δι' ἃ* *Ca* 980, *δι' οὗ* *Di*, corr. *Hu* 15. *Ῥωμαίους* *Ur* 17. *παρανομοτάτοις* NU, corr. *Ca* 980 *ἐπιλαβόμενος* *Ur* 19. *Αὖλος* *Rei* 732 pro *ἄλλος* 22. in fine habet N *τέλος τῆς πολυβίου ἱστορίας* 23. 24. conf. 39, 1, 2

RELIQUIAE LIBRI XXXIX.

EX PROOEMIO LIBRI.

1 * Οὐ γὰρ ἀγνοῶ διότι τινὲς ἐπιλήψονται τῆς πραγ-
1a) ματείας, φάσκοντες ἀτελῆ καὶ διερριμμένην ἡμᾶς πεποι-
2 ῆσθαι τὴν ἐξήγησιν τῶν πραγμάτων· ἐπιβαλλόμενοι λόγου
χάριν διεξιέναι τὴν Καρχηδόνος πολιορκίαν, κἄπειτα με- 1159
ταξὺ ταύτην ἀπολιπόντες καὶ μεσολαβήσαντες σφᾶς αὐ-
τοὺς μεταβαίνομεν ἐπὶ τὰς Ἑλληνικὰς κἀντεῦθεν ἐπὶ τὰς
3 Μακεδονικὰς ἢ Συριακὰς ἤ τινας ἑτέρας πράξεις· ζητεῖν
δὲ τοὺς φιλομαθοῦντας τὸ συνεχὲς καὶ τὸ τέλος ἱμείρειν
ἀκοῦσαι τῆς προθέσεως· καὶ γὰρ τὴν ψυχαγωγίαν καὶ τὴν
ὠφέλειαν οὕτω μᾶλλον συνεκτρέχειν τοῖς προσέχουσιν.
4 ἐμοὶ δ' οὐχ οὕτω δοκεῖ, τὸ δ' ἐναντίον. μάρτυρα δὲ τού-
των ἐπικαλεσαίμην ἂν αὐτὴν τὴν φύσιν, ἥτις κατ' οὐδ'
ὁποίαν τῶν αἰσθήσεων εὐδοκεῖ τοῖς αὐτοῖς ἐπιμένειν κατὰ
τὸ συνεχές, ἀλλ' ἀεὶ μεταβολῆς ἐστιν οἰκεία, τοῖς δ' αὐ-
5 τοῖς ἐγκυρεῖν ἐκ διαστήματος βούλεται καὶ διαφορᾶς. εἴη
δ' ἂν τὸ λεγόμενον ἐναργὲς πρῶτον μὲν ἐκ τῆς ἀκοῆς,
ἥτις οὔτε κατὰ τὰς μελῳδίας οὔτε κατὰ τὰς λεκτικὰς ὑπο-
κρίσεις εὐδοκεῖ συνεχῶς ταῖς αὐταῖς ἐπιμένειν στάσεσιν·
6 ὁ δὲ μεταβολικὸς τρόπος καὶ καθόλου πᾶν τὸ διερριμμένον
καὶ μεγίστας ἔχον ἀλλαγὰς καὶ πυκνοτάτας αὐτὴν κινεῖ.
7 παραπλησίως καὶ τὴν γεῦσιν εὕροι τις ἂν οὐδὲ τοῖς πο-
λυτελεστάτοις βρώμασιν ἐπιμένειν δυναμένην ἀλλὰ σικχαί-
νουσαν καὶ χαίρουσαν ταῖς μεταβολαῖς, καὶ προσηνεστέρως
ἀποδεχομένην πολλάκις καὶ τὰ λιτὰ τῶν ἐδεσμάτων ἢ τὰ

1. libro XXXIX Polybius res a. u. 608 gestas enarravisse, ex rebus autem posterioribus ea tantummodo addidisse videtur quae ad absolvendam historiam necessaria essent 3. M *Ma* 455 *Hey* 91, 25 4. *εὐτελῆ* *Na* 249 *διερριμμένην* coni. *Hey*, *διε . . . . μένην* M, *διερρηγμένην* legerat *Ma*, *διεφθαρμένην* ed. *Hey* 7. *ἀπολείποντες* M, corr. Cobetus Mnemos. XI 36 11. *καὶ* *Hey*, *γὰρ* Geelius, tot fere litterae evanidae in M 16. 17. *αὐτοῖς ἐγκυρεῖν* Geelius, *αὐτὸ μὲν κυρεῖν* M 17. *διαφορᾶς* idem pro *διαφθορᾶς* 18. *μὲν* idem, *μὲν γὰρ* | M 19. *ἥτις* *Ma* pro *εἴ τις* 22. *κινεῖν·* | M, corr. *Ma* 26. *λιτὰ* Geelius pro *λεῖα*

πολυτελῆ διὰ τὸν ξενισμόν. τὸ δ' αὐτὸ καὶ περὶ τὴν 8
ὅρασιν ἴδοι τις ἂν γινόμενον· ἥκιστα γὰρ δύναται πρὸς
ἓν μένειν ἀτενίζουσα, κινεῖ δ' αὐτὴν ἡ ποικιλία καὶ μετα-
βολὴ τῶν ὁρωμένων. μάλιστα δὲ περὶ τὴν ψυχὴν τοῦτό 9
τις ἂν ἴδοι συμβαῖνον· αἱ γὰρ μεταλήψεις τῶν ἀτενισμῶν
καὶ τῶν ἐπιστάσεων οἷον ἀναπαύσεις εἰσὶ τοῖς φιλοπόνοις
τῶν ἀνδρῶν. διὸ καὶ τῶν ἀρχαίων συγγραφέων οἱ λογιώ- 2
τατοι δοκοῦσί μοι προσαναπεπαῦσθαι τῷ τρόπῳ τούτῳ, (1b)
τινὲς μὲν οὖν μυθικαῖς καὶ διηγηματικαῖς κεχρημένοι παρ-
εκβάσεσι, τινὲς δὲ καὶ πραγματικαῖς, ὥστε μὴ μόνον ἐν
αὐτοῖς τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ποιεῖσθαι τὰς μετα-
βάσεις ἀλλὰ καὶ τῶν ἐκτὸς περιλαμβάνειν. λέγω δὲ οἷον, 2
ἐπειδὰν τὰ κατὰ τὴν Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλε-
1160 ξάνδρου τοῦ Φεραίου πράξεις μεταξὺ τὰς κατὰ Πελοπόν-
νησον Λακεδαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς
παρ' Ἀθηναίων, ἔτι δὲ τὰς κατὰ Μακεδονίαν ἢ τὴν Ἰλλυ-
ρίδα, κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς
Αἴγυπτον στρατείαν καὶ τὰ Κλεάρχῳ πραχθέντα παρα-
νομήματα κατὰ τὸν Πόντον. ἐξ ὧν κεχρημένους μὲν ἅπαν- 3
τας εὕροι τις ἂν τῷ τοιούτῳ χειρισμῷ, κεχρημένους γε
μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. ἐκεῖνοι μὲν γὰρ μνη- 4
σθέντες πῶς Βάρδυλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερ-
σοβλέπτης ὁ τῶν Θρᾳκῶν κατεκτήσαντο τὰς δυναστείας,
οὐκέτι προστιθέασι τὸ συνεχές, οὐδ' ἀνατρέχουσιν ἐπὶ
τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι
χρησάμενοι πάλιν ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέ-
σεις. ἡμεῖς δὲ πάντας διῃρημένοι τοὺς ἐπιφανεστάτους 5
τόπους τῆς οἰκουμένης καὶ τὰς ἐν τούτοις πράξεις, καὶ
μίαν καὶ τὴν αὐτὴν ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν
τῆς διαλήψεως, ἔτι δὲ καθ' ἕκαστον ἔτος ὡρισμένως ἐξη-
γούμενοι τὰς καταλλήλους πράξεις ἐνεστηκυίας, ἀπολεί- 6
πομεν πρόδηλον τοῖς φιλομαθοῦσι τὴν ἐπαναγωγὴν ἐπὶ

---

4. δὲ *Di*, καὶ M, δὲ καὶ coni. *Hey* 15. διηγοῦν | ται M, corr. Geelius 16. παρ' *Hu*, ἀπ' M, del. *Di* 22. βράδυλλις legerunt *Ma* et *Hey*, Βάρδυλλις Luchtius, corr. *Di* 29. τάξιν Luchtius pro πρᾶξιν 30. διηγήσεως legerat *Ma* 32. ἐπαναγωγὴν *Be* pro ἐπαγωγὴν

*τὸν συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πρά-
ξεων, ὥστε μηδὲν ἐλλιπὲς γίνεσθαι τοῖς φιληκόοις τῶν
προειρημένων.*
7 *Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.*

EXCIDIUM CARTHAGINIS.

3 * *Ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων* a. u. 608
*ἐκ τῆς ἄκρας ἀμυνομένων, ἔγνω τὴν διὰ μέσου θάλασσαν
οὐ πάνυ βαθεῖαν οὖσαν, τοῦ Πολυβίου συμβουλεύοντος
αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ σανίδας ἐμβαλεῖν
κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχων-
ται τοῖς χώμασιν, ἔφη γελοῖον εἶναι, κατειληφότας τὰ
τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας, εἶτα πράττειν ὅπως
οὐ μαχοῦνται τοῖς πολεμίοις.*
4 (3) * *Ὁ δὲ σεμνὸς Ἀσδρούβας συνέπεσε τῷ στρατηγῷ* 1163
πρὸς τὰ γόνατα, ἐπιλελησμένος τῆς μεγαλορρημοσύνης.
2 * *Ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρχηδονίων στρα-
τηγοῦ ἱκέτου παραγενομένου τοῖς τοῦ Σκιπίωνος γόνασιν,
ὁ στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας "ὁρᾶτ'" ἔφη "τὴν
τύχην, ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς*
3 *ἀλογίστους τῶν ἀνθρώπων. οὗτός ἐστιν Ἀσδρούβας ὁ νεω-
στὶ πολλῶν αὐτῷ φιλανθρώπων προτεινομένων ὑφ' ἡμῶν
ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πα-
τρίδα καὶ τὸ ταύτης πῦρ· νῦν πάρεστι μετὰ στεμμάτων*

2. *μηδὲν* Geelius pro *μηδ'* *ἐλλειπὲς* M, corr. *Be* 5. Diodor. 32, 23—25 ed. Dind., Appian. Punic. 127—135, Liv. epit. 51; praeter ea fragmenta quae sequuntur Schweighaeuserus tom. V p. 48 huc retulit locum Ammiani Marcellini 24, 2, 16 s., qui Iuliani imperatoris fortitudinem laudans *Aemilianum Scipionem* scribit *cum historiarum conditore Polybio Megalopolitano Arcade et triginta militibus portam Carthaginis impetu simili subfodisse*, et paulo post: *Aemilianus enim testudine lapidea tectam successerat portam, sub qua tutus et latens, dum moles saxeas detegunt hostes, urbem nudatam irrupit* (conf. etiam Zonar. 9, 29 p. 333, 11 ed. Dind.) 6. Plut. apophthegm. p. 200[a] *παρελθὼν*] Scipio 7. *ἔγνω* vel *ἔμαθε* *Hu* pro *μὴ σὺ* 9. *ἐμβαλεῖν* idem pro *ἐμβάλλειν* 14. Suid. v. *σεμνομυθοῦσιν* et partim v. *συνέπεσε* (verba sunt eclogarii, sed ea repetita e Polybii narratione) 16. M *Ma* 458 *Hey* 93, 14

δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ πάσας τὰς ἐλπίδας
ἔχων ἐν ἡμῖν. ἃ τίς οὐκ ἂν ὑπὸ τὴν ὄψιν θεασάμενος ἐν 4
νῷ λάβοι διότι δεῖ μηδέποτε λέγειν μηδὲ πράττειν μηδὲν
ὑπερήφανον ἄνθρωπον ὄντα;" καὶ προελθόντες τινὲς τῶν 5
αὐτομόλων ἐπὶ τὸ πέρας τοῦ τέγους παρῃτοῦντο τοὺς προ-
μαχομένους ἀνασχεῖν μικρόν, τοῦ δὲ στρατηγοῦ κελεύσαντος
ἐπισχεῖν ἤρξαντο τὸν Ἀσδρούβαν λοιδορεῖν οἱ μὲν εἰς
ἐπιορκίαν, φάσκοντες αὐτὸν πολλάκις ἐπὶ τῶν ἱερῶν ὀμω-
μοκέναι μὴ προλείψειν αὐτούς, οἱ δὲ εἰς ἀνανδρίαν καὶ
καθόλου τὴν τῆς ψυχῆς ἀγεννίαν. καὶ ταῦτ' ἐποίουν μετὰ 6
χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς. κατὰ δὲ 7
τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προ-
καθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομό-
λων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς
δὲ παῖδας ἐν χιτωνίσκοις ἐξ ἑκατέρου τοῦ μέρους προσει-
ληφυῖα ταῖς χερσὶ μετὰ τῶν ἰδίων ἐνδυμάτων. καὶ τὸ 8
μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δ'
1164 ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν τὰς μὲν ἀρχὰς
τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπέ-
φαινε τὰς χάριτας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ
μόνον ἀλλὰ καὶ τὰ τέκνα σῴζεται. βραχὺ δ' ἐπισχοῦσα 9
τὸν Ἀσδρούβαν ἤρετο πῶς αὐτὸς μὲν θαρροίη κατ' ἰδίαν
παρὰ τοῦ στρατηγοῦ πορίζεσθαι τὴν δωρεὰν αὐ | . . . . . .
. . . . ως ἀλλ . . . ν αἰσχίστως καταλείπων τὰ πράγ |
. . . . τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι πρὸς
τοὺς πολεμίους, πῶς δὲ πρὸς τούτους τολμᾷ καθῆσθαι 10

---

1. *ἡμῶν Ma* pro *ἡμῖν* 10. *ἀγέννειαν* Spengelius apud *Hu* quaest. II 21 et *Di* 12. 13. *παρακαθήμενον μετὰ Hu* (conf. Appian. Punic. 131 extr.), *προκαθήμενον*, omisso *μετὰ*, Geelius 19. *ἀπέφαινε Hu*, *ἐπαήνει* legere sibi visus est *Hey* 21. *σώζεται* M 22. *εἴρετο* M, corr. *Hey* *θαρροίη Hu*, *θαρ*. . . . . paene vidit *Hey* 23. *τοῦ στρατηγοῦ Di*, *συστρατηγοῦ* legit *Hey* *πορίζεσθαι Hu*, *παρίζοιτο* legit *Hey*, *πορίζοιτο Di* *τινα δωρεὰν Hu*, *τὴν σωτηρίαν* coni. *Di* vol. IV p. 130 23—26. post *δωρεὰν* haec minime certe vidisse se testatur *Hey*: *αὐ | τοσ· ουτοισ. εὐμαρῶς* (vel *εὐλαβῶς* vel *ἀσεβῶς*) *ἀλλ' ὅλον αἰσχίστως* cet., tum *πράγ | ματα καὶ τοὺς* coniectura scripsit; at vero apparet etiam alia, quae pro certis dat, admodum lubrica esse; ne multa, Polybii verba in hunc fere sensum restituenda sunt: *πορίζεσθαί τινα δωρεὰν ἀντὶ τοῦ προδότης γενόμενος αἰσχίστως καταλιπεῖν τὰ πράγ-*

νῦν θαλλοὺς ἔχων, πρὸς οὓς ἔφασκε πολλάκις οὐδέποτε
ταύτην ἔσεσθαι τὴν ἡμέραν ἐν ᾗ συμβήσεται τὸν ἥλιον
ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρ-
11 πολουμένην. οὐ μὴν ἀλλ' * * *
12 * Ὁ δὲ Ἀσδρούβας ἐβουλήθη τούτῳ συμμίξας καὶ
φιλανθρωπηθεὶς ἀπελθεῖν εἰς τοὺς ἔξω τόπους.
5 * * τούτου κάλλιον ἐ...... μετ .... καθαπερεὶ
(3 ult.) τοῦτ' εἴρηται τὸ παρ' Ὁμήρῳ .... ἐπιστρέψας ἐξ
αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς "ὦ Πολύβιε" ἔφη
"καλὸν μὲν ἀλλ' οὐκ οἶδ' ὅπως ἐγὼ δέδια καὶ πεφόβη-
μαι μήποτέ τις ἄλλος τοῦτο τὸ παράγγελμα δώσει περὶ
2 τῆς ἡμετέρας πατρίδος." .... πραγ-
3 ματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥᾴδιον εἰπεῖν. τὸ γὰρ
ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμ-
φοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς
ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς
ἐπιτυχίαις τὴν τῆς τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγά-
λου καὶ τελείου καὶ συλλήβδην ἄξιον μνήμης.

ματα καὶ παρασπονδήσας τοὺς αὐτῷ πιστεύοντας ἀπελθεῖν πρὸς τοὺς πολεμίους 26. *πρὸς τούτοις* coni. *Hey*, *παρὰ τούτοις Hu*

1. *ἔφασκε* vel *ἔλεγε Hu*, tot fere litterae evanidae in M (cave ne aliud quid coniicias, quod a proximo *οὐδέποτε* alienum sit) 2. *ἔσεσθαι* non perspicuum in codice, in quo *ἐλεῖσθαι* videre sibi visus est *Hey*; at confirmatur *ἔσεσθαι* coll. 38, 2, 8 3. *ζῶντα Hey*, tot litterae evanidae in M 4. post *οὐ μὴν ἀλλ'* haec partim vidit partim suspicatus est *Hey*: [*ἐξ*]*ελέ*[*γχειν τὴν τύχην*] *εἰς φυλ*[*ακὴν*] ..... *οὖσαν σὺ πεποίηκας* .... |; sequitur unus versus, in quo nihil, tum quattuor, quorum haec initia indagavit: | ... *ἐπὶ ταῦτα πάλιν*, tum *μένων τ* (vide *Zeitschrift f. Alterthumswiss.* a. 1847 p. 328), tertio *θασο*, quarto | ... *περιπετείας*; denique sequuntur septem versus, quorum scriptura plane evanuit (conf. ad vs. 7) 5. Suid. v. *φιλανθρωπηθείς* 7. paucis mulieris verbis additis finem habuit superior ecloga Vaticana; secuta est haec altera de Scipione Homericos versus *ἔσσεται ἦμαρ* cet. citante, cuius narrationis pars servata est in his schedis Vaticanis, eademque in brevius contracta exstat apud Appianum (vide huius libri cap. 6); etiam Diodorus 32, 24 umbram quandam Polybianae narrationis praebet; incerta autem auctoritate ad Polybium illa relata sunt quae Suid. v. *ἀστάθμητον* habet: *καὶ τὸ ποιητικὸν εἰπεῖν "ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή". καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀστάθμητον εἶναι λογιζόμενος* *ἔπος ἐπιμετροῦν* coni. *Hey*

8. *Ὁμήρῳ, ὁ Πόπλιος Hey*, tot fere litterae evanidae in M 10. *πεφόβημαι* Cobetus Mnemos. XI 45, *πρ* ... | ... *μαι* vidit *Hey* 11. *δώσει* legerunt *Ma* et *Hey*, *φωνήσῃ Hu* 12. *ἧς μὲν ἀποφάσεως ἄλλην καὶ* supplevit *Hey* 14. *ἐν* add. Luchtius 17. *τύχης Ma* pro *ψυχῆς*

* Ὁ δὲ Σκιπίων πόλιν ὁρῶν * * * τότε ἄρδην τε- 6
λευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην λέγεται μὲν δακρῦσαι (4)
καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων· ἐπὶ πολὺ 2
δ' ἔννους ἐφ' ἑαυτοῦ γενόμενός τε, καὶ συνιδὼν ὅτι καὶ
πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ
ἀνθρώπους δαίμονα, καὶ τοῦτ' ἔπαθε μὲν Ἴλιον, εὐτυχής
ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περ-
σῶν ἐπ' ἐκείνοις ἀρχὴ μεγίστη γενομένη, καὶ ἡ μάλιστα
ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἶπεν εἴτε ἑκών, εἴτε
προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους,

ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο.

Πολυβίου δ' αὐτὸν ἐρομένου σὺν παρρησίᾳ (καὶ γὰρ ἦν 3
αὐτοῦ καὶ διδάσκαλος) ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ
φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα
ἐς τἀνθρώπεια ἀφορῶν ἐδεδίει. καὶ τάδε μὲν Πολύβιος
αὐτὸς ἀκούσας συγγράφει.

BELLUM ACHAICUM.

* Ὅτι Πυθέας ἦν μὲν ἀδελφὸς Ἀκατίδου τοῦ στα- 7
διέως, υἱὸς δὲ Κλεομένους, κακῶς δὲ βεβιωκὼς καὶ δοκῶν (40,1)
1165 ἑαυτῷ παραχεχρῆσθαι τὴν πρώτην ἡλικίαν, ὁμοίως δὲ καὶ 2
κατὰ τὴν πολιτείαν θρασὺς καὶ πλεονέκτης, καὶ δι' Εὐμέ-
νους καὶ Φιλεταίρου σεσωματοποιημένος διὰ τὰς προειρη-
μένας αἰτίας.

* Polybius Achivus quamvis tunc in Africa cum Scipione 3
fuerit, tamen quia domesticam cladem ignorare non potuit,
semel in Achaia pugnatum Critolao duce asserit. Diaeum vero
adducentem ex Arcadia militem ab eodem Metello praetore
oppressum cum exercitu docet.

---

1. Appian Punic. 132 πόλιν] Carthaginem 9. εἶπεν add. Cobetus Mnemos. XI 44 (ἔφη post ἦμαρ vs. 11 addiderat *Be*) 18. Diodor. 32, 27, 1. 2 ed. Dind., Pausan. 7, 15—17, Liv. epit. 52 19. P fol. 269 *Va* 181 ἀκατίδους P vulgo, Ἀκαστίδου *Di* 21. ἑκάστῳ *Rei* 771 παρακεχωρίσθαι P, παρακεχωρῆσθαι *Va*, corr. *Sch* in lexico p. 447 23. σεσωματοποιημένος διὰ *Di* pro σωματοποιησάμενος
25. Orosius 5, 3

8 * Ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν
(40,2) μετηλλαχότος, καὶ τοῦ νόμου κελεύοντος, ἐὰν συμβῇ τι
περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν προγεγονότα διαδέχε-
σθαι τὴν ἀρχήν, ἕως ἂν ἡ καθήκουσα σύνοδος γένηται τῶν
2 Ἀχαιῶν, ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν
3 κοινῶν πραγμάτων. διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα, καὶ
παραγενόμενος εἰς Ἄργος, ἔγραψε ταῖς πόλεσι πάσαις τῶν
οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις
εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας
4 πέμπειν εἰς τὴν Κόρινθον. ἐμέρισε δὲ ταῖς πόλεσι τὴν
ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ καὶ περὶ
5 τῶν ἄλλων ἔπραττεν. οἷς δ᾽ ἂν ἐλλείπῃ τὸ τῶν παρατρό-
φων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις καθήκουσαν
6 μοῖραν ἐκ τῶν ἄλλων οἰκετῶν. θεωρῶν δὲ τὴν ἀπορίαν
τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαι-
μονίους γεγονότα πόλεμον, ἐπαγγελίας ποιεῖσθαι συνηνάγ-
καζε καὶ κατ᾽ ἰδίαν εἰσφέρειν τοὺς εὐπόρους, οὐ μόνον
7 τοὺς ἄνδρας ἀλλὰ καὶ τὰς γυναῖκας. ἅμα δὲ τούτοις παρ-
ήγγειλε πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἀθροίζεσθαι μετὰ
8 τῶν ὅπλων εἰς τὴν Κόρινθον. ἐξ ὧν συνέβαινε γίνεσθαι
9 τὰς πόλεις πλήρεις ἀκρισίας ταραχῆς δυσθυμίας. καὶ τοὺς
μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δ᾽ ἐκπορευομένους ἠλέουν
καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ
10 μέλλον· τὴν δὲ τῶν οἰκετῶν ἀνάτασιν καὶ τὸν ἐπισυρμὸν
βαρέως ἔφερον ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν
11 δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων. ἅμα 1166
δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν
αὑτῶν προαίρεσιν ὅ τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες
ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κό-
σμον ὥσπερ ἐπίτηδες εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον.
9 ἁπάντων δὲ τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ τῶν
(40,3) κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃρεῖτο τῶν

---

1. P *Va* 181 *ἀχεῶν* P 3. *πογεγονότα* P 4. *ἡ* add. *Sch*
5. *ἀχεῶν* P 14. *μύραν* P, corr. *Va* 23. *προκατέκλαιον* *Rei* 771
24. *ἀνάτασιν* idem pro *ἀνάστασιν* 25. *ηλευθερομένων* (sine spir.) P
28. *γυναῖκαις* P 30. *ἐπίτιδες* 31. *δὲ* add. *Va*

ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν καὶ διάληψιν,
δι' ἧς ἔμελλον προνοεῖσθαι ὅτι πάντες εἰς πρόδηλον ὄλε-
θρον ἄγονται μετὰ τέκνων καὶ γυναικῶν. λοιπόν, οἷον 2
ὑπὸ χειμάρρου τινὸς λάβρου προωθούμενοι καὶ φερόμενοι
μετὰ βίας, ἐπηκολούθουν τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ
παρακοπῇ. Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν 3
ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον. οὓς
οὐδὲν ἂν τῶν παρόντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος
ἐκεῖνο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. Πατρεῖς δὲ καὶ τὸ 4
μετὰ τούτων συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει
κατὰ τὴν Φωκίδα, καὶ ἦν τὸ συμβαῖνον πολλῷ τῶν κατὰ
Πελοπόννησον ἐλεεινότερον. οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παρα- 5
λόγως αὐτοὺς ἐξῆγον, οἱ δὲ ἔφευγον ἐκ τῶν πόλεων ἀνο-
δίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν
διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς πόλεσιν. καὶ οἱ 6
μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλο-
τρίους γεγονότας Ῥωμαίων, οἱ δὲ ἐμήνυον καὶ κατηγόρουν
τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοι-
αύτην χρείαν· οἱ δὲ μεθ' ἱκετηρίας ἀπήντων, ὁμολογοῦντες
παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω
μηδενὸς ἐπιζητοῦντος λόγον ὑπὲρ τούτων. πάντα δ' ἦν 7
πλήρη παρηλλαγμένης φαρμακείας τῶν ῥιπτούντων ἑαυτοὺς
εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροι-
μίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περιπέτειαν
τῆς Ἑλλάδος. τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον ἐσφάλλοντο καὶ 8
τοῖς ὅλοις ἔπταιον ἐνίοτε ποτὲ μὲν ὑπὲρ πραγμάτων δια-
φερόμενοι, ποτὲ δὲ παρασπονδούμενοι διὰ τῶν μονάρχων·
1167 *κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἠτύχησαν ἀτυχίαν* 9
ὁμολογουμένην διὰ τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ
τὴν ἰδίαν ἄγνοιαν. οἱ δὲ Θηβαῖοι ἐκλιπόντες πανδημεὶ 10
τὴν πόλιν ἔρημον τελέως κατέλιπον· ἐν οἷς καὶ Πυθέας

---

5. *ἀγνοια* (sine acc.) P, *ἀνοίᾳ* vulgo 22. *παρηλλαγμένης Hu* Fleckeiseni annal. 1870 p. 728, *ἀρχομένης* P Suid. v. *περιπέτεια* et *φαρμακείας* 23. *κριμνῶν* P 25. *τῆς Ἑλλάδος*] *τοῦ ἀνθρώπου* Suid. v. *περιπ.* 26. *ὑπὲρ* coni. *Sch* pro *ὑπὸ* (conf. 38, 5, 5) 30. *ἄνοιαν* vulgo invito P 31. *κατέλειπον* P, *κατεσκεύασαν Hu*

εἰς Πελοπόννησον ἀποχωρήσας μετὰ γυναικὸς καὶ τῶν τέκνων ἠλᾶτο κατὰ τῆς χώρας.

11 * Παράδοξος αὐτῷ ἐφάνη ἡ ἀπάντησις τῶν πολεμίων. ἀλλά μοι δοκεῖ κατὰ τὴν παροιμίαν κενὰ κενοὶ λογίζονται. λοιπὸν εἰκότως τοῖς τοιούτοις τὰ πρόδηλα παράδοξα φαίνονται.

12 * Καὶ ἐβουλεύετο περὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, ὅμοιον ποιῶν ὡς εἴ τις ἄπειρος ὑπάρχων τοῦ νεῖν καὶ μέλλων αὑτὸν ῥιπτεῖν εἰς τὸ πέλαγος περὶ μὲν τοῦ ῥῖψαι μὴ βουλεύοιτο, ῥίψας δὲ διανοοῖτο περὶ τοῦ πῶς ἂν ἐκνήξαιτο πρὸς τὴν γῆν.

10 * Ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν Κόρινθον,
(40,4) καθεσταμένου στρατηγοῦ διὰ τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν
2 Ἀνδρωνίδαν παρὰ τοῦ Καικιλίου· καθ᾽ ὧν προδιαδοὺς τὴν
φήμην ὡς συμφρονούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς
ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλλη-
3 φθέντας ἀναχθῆναι δεδεμένους. ἧκε δὲ καὶ Φίλων ὁ Θετ-
4 ταλὸς πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων· ὧν
ἀκούοντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν
καὶ Στράτιος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ λιπα-
ρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ Καικιλίου
5 προτεινομένοις. οἱ δὲ συνεδρεύσαντες τοῖς μὲν ὑπὸ τοῦ
6 Φίλωνος λεγομένοις οὐ προσεῖχον· οὐκ ἐνόμισαν γὰρ κοι-
νὴν εἶναι τὴν σωτηρίαν, ἀλλ᾽ ἰδίᾳ τὸ σφέτερον συμφέρον
καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθέμενοι τοιαῦτ᾽
ἔλεγον καὶ πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ
7 τῶν ἐνεστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον. σαφῶς
γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο
πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων.
8 τὸ δ᾽ ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας

---

3. M *Ma* 459 *Hey* 95, 5 6. *φαίνεται* Luchtius 7. M *Ma* 459 *Hey* 95, 8 8. *νεῖν* Geelius pro *πονεῖν* 12. P *Va* 185 *ἄρτι* vulgo omissum invito P 14. *τὴν* add. *Va* 17. *ἀναδεχθῆναι* Suid. v. *παρέβαλεν*, *ἀπαχθῆναι* *Na* 255 18. *ἀχεοῖς* P 20. *στράττιος* P, *Στρατίος* *Be* 24. *ἀλλὰ διὰ* P, corr. *Hu* Fleckeiseni annal. 1870 p. 728 25. 26. *τιθεμένων ταῦτα λέγειν* P, *τιθέμενοι* corr. *Sch*, reliqua *Hu* l. c. 26. *καὶ* add. *Sch*

1168 *παθεῖν ὅ τι δέοι γενναίως οὐδ᾽ ἐν νῷ καθάπαξ ἐλάμβα-
νον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόν-
των τῆς Ἑλλάδος. ἀλλὰ γὰρ πῶς ἔμελλε καὶ πόθεν πα-* 9
*ραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; ἦσαν
γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς κα-
θόδου τετευχότες διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ
τούτοις Ἀλκαμένης Θεοδέκτης Ἀρχικράτης, ὑπὲρ ὧν, τίνες* 10
*ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ
βίον, εἴρηται διὰ πλειόνων.*

Ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος 11
ἀκόλουθον ἐξέβη τῶν δοξάντων. παραυτίκα μὲν οὖν συνέ- (40,5) 2
*κλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον
ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰ-
τίαν ὅτι προστατῆσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο
πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη
τῶν κακῶν αἴτιος· εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς* 3
*τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον, καὶ δήσαντες
καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄν-
θρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσδοκωμένων, τὸν* 4
*δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν,
ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ
τὴν εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου
λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον παρὰ δ᾽ Ἀρχίπ-
που τετταράκοντα μνᾶς· οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν,* 5
*τὸ δὴ λεγόμενον, ἐδύνατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος
ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος. παραπλή-* 6
*σια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς
Φιλῖνον τὸν Κορίνθιον· προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμ-
πεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ, τόν τε
Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν*

---

3. *ἀλλὰ Rei* 772 pro *ἅμα* 5. *βουλόμενοι* P, corr. *Va* 6. *τετευχὼς* coni. *Sch* 13. *σωσικράτη* P, corr. *Ben* 310 *ἐπηνέγκαντες* P, corr. *Rei* 772 14. *συναποφήναι τὸ* P°, corr. *Sch* in lexico p. 586 17. *σωσικράτου* P, corr. *Va* 21. 22. *διατὴν ὑπερ τῆς εἰστὸν σωσικράτη παρανομίας* P, dittographiam agnovit *Rei* 772, corr. *Ben* 310 24. *μ̄* P inc. M *Ma* 459 *Hey* 95, 12: *οὐδὲ γὰρ σκάμματος* M, *σκάμμα* | extrema pagina P 26. *παρανομίας ὁ δίαιος ὁ στρατηγὸς τῶν ἀχαιῶν*: des. M 29. *Μεναλκίδαν Rei* 722 pro *μὲν χαλκίδα*

συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέ-
7 φθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον. τοιαύτης δὲ τῆς
ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν
οὐδ᾽ ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳδίως, δῆλον ὡς εἰκότως
8 ἄν τις ἐπιζητήσειε πῶς οὐκ ἄρδην ἀπώλοντο πάντες. ἐγὼ 1169
γὰρ ἂν εἴποιμι διότι δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντ-
ερεῖσαι πανοῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μα-
νίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως
ὑπὸ τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ
πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλειπό-
9 μενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής. τοῦτο δ᾽ ἦν τὸ
ταχέως σφῆλαι καὶ ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλληνας· ὅπερ
10 ἐποίησε. διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων
ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδ᾽ ἐλθεῖν τὰς
ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας
οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι
11 τὴν αὐτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους. τί γὰρ εἰκὸς ἦν
πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς
τινος ἢ προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων
12 διὰ τὸ κατὰ λόγον. ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύ-
την διὰ στόματος ἔσχον, ὡς εἰ μὴ ταχέως ἀπωλόμεθα,
οὐκ ἂν ἐσώθημεν.

12 (40,6) * Ὅτι Αὖλος Ποστούμιος ἄξιος γέγονεν ἐπισημασίας
2 ἀπεντεῦθεν. οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ
δὲ τὴν ἰδίαν φύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος
3 διαφερόντως. ἐπιθυμήσας δ᾽ εὐθέως ἐκ παίδων τῆς Ἑλ-
ληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις
καὶ κατακορής, ὥστε δι᾽ ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλλη-

6. διὸ P, corr. *Sch* ἀντερεῖσαι *Va* pro ἀντερίσαι 9. ἀνοίας vulgo invito P 10. σώζειν P 12. καὶ add. *Va* (ῥᾳδίως ἡττῆσαι del. *Rei* 772) 13. τῶν in P pr. m. super versum add. 15. post ὄντας add. μὲν *Va* 20. διὸ δὴ κατὰ λογον ἅπαντες τότε cet. coni. *Be* 20—22. M *Ma* 459 *Hey* 95, 14: Ὅτι τῶν ἀχαιῶν ἀπολομένων ὑπὸ διαίου παροιμία τις ἐξηνέχθη, ὡς εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν, ὡς ἂν εἰ μὴ οἱ κακοὶ ἀπώλοντο, οὐκ ἂν ἡ ἑλλὰς διεσέσωστο 21. ἔσχον P, εἶχον Suid. v. εἰ μὴ ταχέως 23. P *Va* 189 Ποστούμιος *Sch*, ποστόμιος P Suid. 24. inc. Suid.: Αὖλος Ποστόμιος οἰκίας μὲν ἦν cet. 25. στομύλος P 26. ἐπιθυμίσας P

νικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτά-
τοις τῶν Ῥωμαίων, τέλος δὲ καὶ ποίημα γράφειν καὶ 4
πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου
παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥω-
μαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου
καὶ τῆς κατὰ τὸν χειρισμὸν οἰκονομίας. πρὸς ὃν οἰκείως 5
ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκιος Κάτων· θαυμάζειν
γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην παραίτησιν.
εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συνέ- 6
1170 ταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ
παραιτεῖσθαι· μηδεμιᾶς δ' ἀνάγκης οὔσης ἐθελοντὴν ἀπο- 7
γράψασθαι, κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν
βαρβαρίζῃ, τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον καὶ παρα-
πλήσιον ὡς ἂν εἴ τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογρα- 8
ψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν εἰς τὸ στάδιον,
ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην
ἔχειν, ἐὰν μὴ δύνηται μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς
πληγάς. δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν 9
καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν. ὅπερ ἔδει καὶ τοὺς
τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς
ἔχοντος. παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζη- 10
λώκει τὰ χείριστα τῶν Ἑλληνικῶν· καὶ γὰρ φιλήδονος ἦν
καὶ φυγόπονος. τοῦτο δ' ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνε- 11
στώτων· ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τό-
ποις, καθ' ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι
μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θήβας ἀνεχώρησε χάριν
τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου, συντελεσθείσης δὲ τῆς 12
μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώμα-
τος, προσδιασαφῶν τὰ κατὰ μέρος ὡς μετεσχηκὼς αὐτὸς
τῶν ἀγώνων.

---

2. γράφων Suid. 4. εἰ Suid. 5. δύνηται Suidae codices AV, δύναται P 6. πρὸς ὃν — 13. βαρβαρίζῃ om. Suid. pergitque ὅπερ ἐστὶ πάσης ἀτοπίας σημεῖον cet. 7. Πόρκιος Κάτων *Va*, πόρκιων P 10. προσφερεσθαι (sine acc.) P, corr. *Sch* 11. δ' add. *Va* 14. ὡς Suid., ὡς ἄχρηστον· ὡς P 16. παραιτοῖτο Suid. v. Αὖλος et παραιτοῖτο, παραιτῆτο P 17. μήτε ante τὸν om. Suid. v. Αὖλος 21. ἔχοντος. ἦν δὲ καὶ φιλήδονος καὶ φυγόπονος: des. Suid. 29. προδιασαφῶν P, corr. *Na* 253

13 (40,7) * Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν
οἴκτου μέρει λέγων, προστίθησι καὶ τὴν στρατιωτικὴν
ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀναθή-
2 ματα. φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπ'
ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων.
3 ὀνομάζει δ' αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφ'
οὗ τινες εἰρῆσθαί φασι τὸ οὐδὲν πρὸς τὸν Διόνυσον, καὶ
τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας
χιτῶνι.

14 (40,8) * Ὅτι διὰ τὴν προϋπάρχουσαν τοῦ πλήθους πρὸς
Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐτοῦ ἐν
πόλεσί τισιν οὔσας. οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον
ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον εὔνοιαν τοῖς
εὖ παθοῦσι. 1171
2 * Διὸ καὶ δικαίως ἄν εἴποι τις τὸ περιφερόμενον οὐ
θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλ' ἀμφόδῳ διέψευσται.
3 * Οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ
τιμῶν ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς
περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνε-
λεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος, ὥσπερ ἔτι
ζῶντα, Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. λόγων
δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντει-
πόντος, οὔθ' ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀν-
δρὸς ἐνδόξου τιμὰς ἀφανίσαι.
4 * * ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως
5 τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός. ταῦτα δ' ἦν
ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν
ἐπιταττομένων, διαφέροιτο δὲ ἐπὶ τοσοῦτον ἐφ' ὅσον δι-
δάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ
6 τοῦτο ποιεῖν εἰκῇ. πεῖραν δὲ τῆς προαιρέσεως αὐτὸν
ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι

1. Strabo 8, 6, 23 p. 381 *τὴν ἅλωσιν*] Corinthi 10. M *Ma* 459 *Hey* 95, 17 15. M *Ma* 460 *Hey* 95, 20 17. Plut. Philop. 21 extr. *αὐτοῦ*] Philopoemenis 25. P *Va* 190 *Ὅτι Πολύβιος ἐπεβάλετο* *Rei* 773 26. *περὶ τἀνδρός*] de Philopoemene: vide Polyb. 24, 13—15 30. *εἰκός* P, corr. *Va* post *πεῖραν δὲ* repetit *τοῦτο ποιεῖν* P 31. *τὸ δὴ* *Va*, *δὴ το* P

χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς
καιρούς· πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων 7
καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν, ἀληθι-
νώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, μετα- 8
σχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς ἐν ᾧ τετραμήνῳ πρότε-
ρον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς
τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλή-
νων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φι-
λίας. ὧν οἱ δέκα διακούσαντες, καὶ τὴν προαίρεσιν ἀπο- 9
δεξάμενοι τοῦ λέγοντος, συνεχώρησαν καταμόνους αὐτῷ τὰς
τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι. λαβόμενος δὲ τῆς 10
ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρα-
τηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ
Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ
Φιλοποίμενος. ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν 11
προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα.

* Ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιή- 15
1172 σαντο ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ δέκα τῷ ταμίᾳ τῷ μέλλοντι (40,9)
πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ τι πότ' ἂν
ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρχόντων ὁ Πολύβιος, ὑφε-
λόντα καὶ δόντα δωρεάν, τἄλλα πωλεῖν τοῖς ὠνουμένοις.
ὁ δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι 2
τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου
μηθενὸς ἐπιθυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων·
συνέβαινε γὰρ τοῦτον ἐπιπορευόμενον τας πόλεις πάντων 3
τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν
καὶ κατακριθέντων, ὅσοι μὴ παῖδας ἢ γονέας εἶχον. ὧν 4
τινες μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ
συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς πο-
λίταις.

a. u. 609 Ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα, καὶ τῆς 16
ἐαρινῆς ὥρας ἐνισταμένης, ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, (40,10)

---

3. ἀλιθηνώτατα P 4. μετασχόντα *Sch*, μετασχόνταδε P, αἴτιον ὄντα *Rei* 773 5. τετραμμένω P, corr. *Va* adnot. p. 32 12. τὰς add. *Rei* 773 15. τὴν Φ. *Rei*, τὰς Φ. coni. *Sch* ἐφ' οἷς coni. *Sch* in lexico p. 2 17. P *Va* 193 19. Διαίου *Va* pro δικαίου 21. δωρεάν vel ἐν δωρεᾷ *Rei* 773, δωρεὰ P 31. καὶ del. *Di*

καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες
2 πᾶσι τοῖς Ἕλλησιν. [ἐνετείλαντο δὲ τῷ Πολυβίῳ χωριζό-
μενοι τὰς πόλεις ἐπιπορευθῆναι, καὶ περὶ ὧν ἂν ἀμφι-
βάλλωσι διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πο-
3 λιτείᾳ καὶ τοῖς νόμοις. ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε
πρῶτον τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν
καὶ μηδὲν ἀπόρημα μήτε κατ' ἰδίαν μήτε κατὰ κοινὸν ἐκ
4 τῶν νόμων γενέσθαι περὶ μηδενός. διὸ καὶ καθόλου μὲν ἐξ
ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα, περὶ δὲ τοὺς
ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πράξεις εὐδοκού-
μενοι κατὰ πάντα τρόπον, ταῖς μεγίσταις τιμαῖς ἐτίμησαν
5 αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μεταλλάξαντα. πάντες
δ' ἔκριναν κατὰ λόγον τοῦτο ποιεῖν· μὴ γὰρ ἐξεργασαμένου
τούτου καὶ γράψαντος τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας
νόμους, ἄκριτα πάντ' ἂν ἦν καὶ πολλῆς γέμοντα ταραχῆς.
6 διὸ καὶ τοῦτο κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον
πάντων τῶν προειρημένων.]

17 (40,11) * Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆ-
ναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ
τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεών,
ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις, τιμώμενος ἐν 117.
2 ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος. εἰκότως δὲ
3 τιμᾶσθαι συνέβαινεν αὐτὸν καὶ κοινῇ καὶ κατ' ἰδίαν· καὶ
γὰρ ἐγκρατῶς καὶ καθαρῶς ἀνεστράφη, καὶ πρᾴως ἐχρή-
σατο τοῖς ὅλοις πράγμασι, μέγαν καιρὸν ἐν τοῖς Ἕλλησιν
4 ἔχων καὶ μεγάλην ἐξουσίαν. καὶ γὰρ ἐν οἷς ἐδόκει παρ-
εωρακέναι τι τῶν καθηκόντων, ἐμοὶ μὲν οὐκ ἐφαίνετο δι'

2. *ἐνετείλαντο* — 17. *προειρημένων* ab amico quodam Polybii post mortem eius addita esse primus vidit *Va*; sed apparet eodem loco ab ipso Polybio absolvendae historiae causa similia quaedam scripta fuisse, quae hic benevolus laudator in maius auxit honoribusque mortuo Polybio tributis amplificavit 3. *καὶ περὶ Va* pro *καίπερ* *ὧν ἂν Hu*, *οἱ ἄνοι* P, *ὧν οἱ ἄνθρωποι Va* *ἀμφιβάλλωσι Hu*, *ἀμφιβάλλουσι* P, *ἀμφισβητῶσι* scripsisset Polybius 4. *μέχρις οὗ Ben* 310, *μέχρι τοῦ* P, *μέχρι ἂν Di* praef. vol. I p. LV *συνήθεις ὦσι* coni. *Sch* 6. *πρῶτον Hu*, *πρὸς τὸ* P, del. *Di* 9. *δὲ* add. *Rei* 773 12. *ζόντα* P
13. *δ'* add. *Va* 15. *πάντ' ἂν* Ernestus Schulze Mus. Rhen. XXIII 431 pro *πάντα* 18. P *Va* 194 21. *ἐπεπόρευτο* P, corr. *Sch*
23. *τιμᾶσθαι Va*, *καὶ* P, *τοῦτο* et tum *συνέβαινεν αὐτᾷ Hu*

ἑαυτὸν τοῦτο πεποιηκέναι, διὰ δὲ τοὺς παρακειμένους φίλους. τοῦτο δ' ἦν ἐκφανέστατον ἐν τοῖς τῶν Χαλκιδέων 5 ἱππεῦσιν, οὓς ἀνεῖλεν.

RES AEGYPTI.

18 (40,12) * Ὅτι Πτολεμαῖος ὁ τῆς Συρίας βασιλεὺς κατὰ τὸν πόλεμον πληγεὶς ἐτελεύτησε τὸν βίον, κατὰ μέν τινας με- 2 γάλων ἐπαίνων καὶ μνήμης ὢν ἄξιος, κατὰ δέ τινας τοὐναντίον. πρᾶος μὲν γὰρ ἦν καὶ χρηστός, εἰ καί τις ἄλλος 3 τῶν προγεγονότων βασιλέων. σημεῖον δὲ τούτου μέγιστον· 4 ὃς πρῶτον μὲν οὐδένα τῶν ἑαυτοῦ φίλων ἐπ' οὐδενὶ τῶν ἐγκλημάτων ἐπανείλετο δοκῶ δὲ μηδὲ τῶν ἄλλων Ἀλεξανδρέων μηδένα δι' ἐκεῖνον ἀποθανεῖν. ἔπειτα δόξας 5 ἐκπεσεῖν ἀπὸ τῆς ἀρχῆς ὑπὸ τἀδελφοῦ τὸ μὲν πρῶτον, ἐν Ἀλεξανδρείᾳ λαβὼν κατ' αὐτοῦ καιρὸν ὁμολογούμενον, ἀμνησικάκητον ἐποιήσατο τὴν ἁμαρτίαν· μετὰ δὲ ταῦτα 6 πάλιν ἐπιβουλεύσαντος τῇ Κύπρῳ, κύριος γενόμενος ἐν Λαπήθῳ τοῦ σώματος ἅμα καὶ τῆς ψυχῆς αὐτοῦ, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν ὡς ἐχθρὸν ὥστε καὶ δωρεὰς προσέθηκε παρὰ τὰς πρότερον ὑπαρχούσας αὐτῷ κατὰ συνθήκας, καὶ τὴν θυγατέρα δώσειν ὑπέσχετο. κατὰ μέντοι γε 7 τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύετο τῇ ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥαθυμία περὶ αὐτὸν Αἰγυπτιακὴ συνέβαινεν· καὶ κατὰ τὰς τοιαύτας διαθέσεις εἰς περιπετείας ἐνέπιπτεν.

---

2. *τοῦτο Va* pro *τούτων* *καταφανέστατον* vulgo invito P *ἐν* add. *Va* — *κατὰ* ante *τῶν* additum in P del. *Rei* 773 4. Liv. epit. 52; forsitan ex hac Polybiani operis parte Strabo ea repetiverit quae supra 34, 14 posita sunt 5. P *Va* 194 post *Συρίας* add. *καὶ Αἰγύπτου Sch* 7. *καὶ τιμῆς* vulgo invito P 13. *ἀπὸ*] *ἐκ Di* 14. *καιρὸν Va* pro *καὶ τὸν* 16. 17. *ἐν Λαπήθῳ Sch*, *ἐναλπίθω* P 19. *αὐτῷ Va* pro *αὐτοῖς* 21. *ἐξέλυε* P, corr. *Va* 23. *καὶ* add. idem 24. in fine add. P *τέλος τῆς ἱστορίας πολυβίου μεγαλοπο*

EX EPILOGO.

19 (40,12) * Ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης
ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευ-
μένων κατειργασμένοι, χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους
2 εὐνοίας. διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ
λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων δια- 1174
μεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι
τοῖς ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύειν
καθ' ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν
ἐν τῷ βίῳ.
3 Καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν· ἡμεῖς δὲ
παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βου-
λόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέ-
σεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, συγ-
κεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν
4 ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος. ἐξεθέμεθα
τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησό-
5 μεθα τὴν ἀρχὴν ἀφ' ὧν Τίμαιος ἀπέλιπεν, ἐπιδραμόντες
δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ
Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων
κἀκεῖνος πεποίηται τὴν ἱστορίαν, ὅτ' ἀνήλθομεν ἐπὶ τοὺς
χρόνους ἐν οἷς Ἀννίβας μὲν παρέλαβε τὰς Καρχηδόνος
δυνάμεις, ὁ δὲ Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ
βασιλείαν, Κλεομένης δ' ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλ-
λάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βα-
σιλείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατ' Αἴγυπτον ὁ
6 κληθεὶς Φιλοπάτωρ, ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τού-
των τῶν καιρῶν ἀρξάμενοι, καθ' οὓς ἦν ὀλυμπιὰς ἐνάτη
καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς κοινὰς τῆς
οἰκουμένης πράξεις, περιγράφοντες κατ' ὀλυμπιάδας καὶ

---

2. M *Ma* 460 *Hey* 95, 22: *Ὅτι ὁ πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς· ταῦτα μὲν* cet. 10. *τῷ βίῳ Hey, τῶι . . .* | M 13. *προαναμνήσαντες* Geelius 18. *ἀπέλειπεν* M, corr. Geelius *ἐνδραμόντες* M, corr. *Be* 21. *ὅταν ἔλθωμεν* M, *ὅτε ἤλθομεν* Geelius, corr. *Hey* 28. 29: *θ̄ καὶ λ̄ πρὸς ταῖς ρ̄* M

διαιροῦντες κατὰ ἔτος καὶ συγκρίνοντες ἐκ παραβολῆς τὰς
καταλλήλους, ἕως τῆς Καρχηδόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν
καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπι-
γενομένης ἐκ τούτων ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας.
ἐξ ὧν τὸ κάλλιστον ἔφαμεν ἅμα δ' ὠφελιμώτατον περι- 7
γενέσθαι τοῖς φιλομαθοῦσι. τοῦτο δ' ἦν τὸ γνῶναι πῶς
καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ
κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων,
ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. τούτων δὴ πάντων 8
ἡμῖν ἐπιτετελεσμένων λείπεται διασαφῆσαι τοὺς χρόνους
1175 τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας καὶ τὸ πλῆθος
τῶν βύβλων καὶ τὸν ἀριθμὸν τῆς ὅλης πραγματείας.

LIBRI XL

NULLAE RELIQUIAE IN CODICIBUS POLYBIANIS EXSTANT.

RELIQUIAE EX INCERTIS LIBRIS.

1 (2 ed. Bekk.). *Ἀβουλότατα*] ὁ δὲ οὐ σφόδρα στοχαζόμενος τῆς τοῦ βασιλέως γνώμης ἀβουλότατα διεπράξατο.

2 (3). *Ἀγριότης*] θαυμαστὴ γάρ τις κίνησις, ὡς ἔοικε, τἀνθρώπου πρὸς τοῦτο τὸ μέρος * ἀγριότης.

---

2. ἕως *Ma* pro ὡς 3. τῆς repetitum ante Ῥωμαίων del. *Be* 5. ὠφελημότατόν τε M, prius corr. *Ma*, alterum in τι mutavit Geelius, del. *Di* περιγίνεσθαι Geelius 12. βίβλων M τὸν add. *Di* in fine habet M τὸν μ̅ λόγον (haec verba in M infra post λόγου λθ̅ posita huc revocavit Struvius annal. Jahnii a. 1828 vol. VII p. 374 s.) ζήτει (add. *Ma*) ἐν τῷ περὶ τοῦ τίς τί ἐξεῦρε: τέλος τῆς πολυβίου ἱστορίας λόγου λθ̅: περὶ γνωμικῶν ἀποστομισμάτων 13. 14. conf. Nissen. Mus. Rhen. vol. XXVI p. 277 s. 15. disposita sunt fragmenta ordine alphabetico, praemissis aut verbis, propter quae a Suida excerpta sunt, aut hominum rerumve memorabilium titulis 16. Suid. v. ἀβουλεί 18. ubicunque in adnotatione deest auctoris mentio, Suidas intelligendus est 19. ἀγριότης Aldina, om. ed. princeps, καὶ ἀγριότης Toupius (sine dubio corruptela irrepserat in Suidae schedas; at priora quidem verba θαυμαστὴ — μέρος et sana sunt et propria Polybii)

3 (5). *Ἀδικοδοξία*] *ὁ δὲ στρατηγὸς οὐ δυνάμενος ἐνεγκεῖν τὴν ἀδικοδοξίαν τῶν ταῦτα λεγόντων.*

4. AEGOSTHENITES] *Αἰγόσθενα, πόλις Μεγαρίδος.* * *τὸ ἐθνικὸν ὤφειλεν Αἰγοσθενεύς, ὡς Μεγαρεύς. Πολύβιος δ' Αἰγοσθενίτην φησίν.*

5 (7). AEGYPTII] *Πολύβιος· ὁ δὲ πᾶν ὑπομένειν ἐδόκει, προσανέχων ταῖς τῶν Αἰγυπτίων ἐπαρχείαις.*

6 (8). *Αἵρεσθαι*] *Πολύβιος· ὁ δὲ προσπεσὼν αἵρεται νίκην εὐτυχεστάτην.*

7 (9). AETOLI] *Πολύβιος· πάντων τούτων ἦσαν διεψευσμένοι οἱ Αἰτωλοί.*

8 (10). *Ἀκόλουθον*] *ἀκόλουθον ἀπέβη τὸ τέλος ταῖς προτέραις ἐνεργείαις.* * 9. (178). *Πολύβιος· τοὺς δὲ ἐτίμησε χρυσοῖς ὑφάσμασι καὶ λόγχαις, βουλόμενος ἀκόλουθον εἶναι τοῖς ἔργοις τὴν διὰ τῶν λόγων ἐπαγγελίαν.*

10 (11). *Ἀκρόπολις*] *Δαμάσκιος· τὰ γὰρ ἐπιφανέστατα τῶν ὀχυρωμάτων ὡς ἐπίπαν κοινὴν ἔχει τὴν φύσιν. γνοίη δ' ἄν τις τὸ λεγόμενον ἐκ τῶν περὶ τὰς ἀκροπόλεις συμβαινόντων· αὗται γὰρ δοκοῦσι μὲν μεγάλα συμβάλλεσθαι πρὸς ἀσφάλειαν τῶν πόλεων ἐν αἷς ἂν ὦσι, καὶ πρὸς τὴν τῆς ἐλευθερίας φυλακήν, γίνονται δὲ πολλάκις αἴτιαι δουλείας καὶ κακῶν ὁμολογουμένων, ὥς φησι Πολύβιος.*

11 (12). *Ἀλάστωρ*] *ὁ δὲ ἔγραφε πικρῶς καὶ παρα-* 1176
στατικῶς, ἀλάστορας ἀποκαλῶν καὶ παλαμναίους διὰ τῆς ἐπιστολῆς, εἰ οὕτως αἰσχρῶς προήσονται τοὺς τόπους, μηδὲν παθόντες ἢ ἰδόντες κακόν.

12 (13). *Ἀλκή*] *Πολύβιος· οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν.*

---

3. Stephanus Byz. 6. v. *προσανέχων* 7. *ἐπαρχείαις Ca* 1024 pro *ἐπαρχίαις* 8. v. *αἶρε* 10. v. *διεψευσμένοι* 20. *πόλεων ἐν αἷς Sch* pro *πολεμίων ἐν οἷς* 23. *ὁ δὲ* — 25. *ἐπιστολῆς* repetit Suid. v. *παραστατεῖν* 27. conf. Maur. Müller Fleckeiseni annal. 1871 p. 419 s.

13 (14). *Ἀλογιστία*] *Πολύβιος· ὀλίγοι δέ τινες ἦσαν οἱ καταινέσαντες. οἱ δὲ πλείονες ἀντέπιπτον· ὧν οἱ μὲν ἀλογιστίαν οἱ δὲ μανίαν ἔφασαν εἶναι τὸ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ, τὸ παράπαν ἀνεννόητον ὄντα τῆς μάχης καὶ τῆς βαρβαρικῆς χρείας.*

14 (15). *Ἀναδέξασθαι*] *πρὶν ἀναδέξασθαι τοὺς ἐσκεδασμένους ἐν ταῖς προνομαῖς.* * 15 (15). *ἀναδέχεσθαι τὴν παρουσίαν τῶν πολεμίων.*

16 (16). *Ἀναδρομή*] *ἀναδρομὴ γίνοιτο, κεἰ σφαλλοίμεθα. δεῖ πρόχειρον ἔχειν ἀεὶ τὸν στίχον τοῦτον. τοῦτο μὴ ποιήσας Λεύκιος ὁ Ῥωμαῖος μεγάλως ἐσφάλη. οὕτω παρ' ὀλίγον σφάλλεται τὰ μέγιστα τῶν πραγμάτων τῶν ἡγουμένων ἀκρισίᾳ. ἱκανὰ τῶν τοιούτων ὑποδείγματα τοῖς εὖ φρονοῦσιν ἥ τε Πύρρου τοῦ τῶν Ἠπειρωτῶν βασιλέως βία καὶ πάροδος εἰς Ἄργος, ἥ τε Λυσιμάχου στρατεία διὰ τῆς Θρᾴκης ἐπὶ Δρομιχαίτην τὸν βασιλέα τῶν Ὀδρυσῶν, καὶ πολλὰ δὴ τούτοις ἕτερα παραπλήσια.*

17 (17). *Ἀναζυγή*] *οἱ δὲ Ῥωμαῖοι τῶν γεγονότων οὐδὲν ὅλως εἰδότες περὶ ἀναζυγὴν ἐγένοντο.*

18 (18). *Ἀναταθείς*] *οἷς δὲ ἀναταθεὶς καὶ τὸν ἐξ αὐτοῦ φόβον ἐπικρεμάσας.* * 19 (18). *ἀνατατικῶς κελεύων.*

20 (19). *Ἀνατάσεις*] *τὰ μὲν φιλάνθρωπα παρεσιώπων, τὰς δὲ ἀνατάσεις ἔλεγον.*

21 (20). *Ἀνεδίδου*] *ὁ δὲ συναθροίσας τοὺς φίλους ἀνεδίδου διαβούλιον, τί δέον εἴη πράττειν.*

22 (21). *Ἀνεπιστάτως*] *οὐκ ἄξιον ἀνεπιστάτως παραδραμεῖν περὶ τῶν τοιούτων.*

---

1. conf. adnot. ad p. 1320. 7. 8. 1—5. inc. Suid. v. *καταινέσαντος: καὶ Πολύβιος· ὀλίγοι — ἀντέπιπτον*; pergit v. *ἀλογιστία: παρὰ Πολυβίῳ· οἱ δὲ πλείονες — βίῳ* et v. *κύβος: οἱ μὲν ἀλογιστίαν καὶ μανίαν — βίῳ* (conf. etiam *κυβεύειν*); des. v. *ἀνεννόητον: οὐ δεῖ παραβάλλεσθαι — χρείας* 9. *κἂν* ante *ἀναδρομὴ* add. *Di* vol. IV p. 162 *κεἰ Hu* pro *κοὐ* *σφαλλοίμεθα* Portus pro *σφαλλόμεθα* 11. "quis sit Lucius — viderint doctiores. an idem, cuius mentio fit in fragm. historico XXVI [huius edit. 100]? an L. Postumius, de quo Livius XXIII, 24, 3 ad a. u. 538? sic decerptum fuerit fragmentum e fine libri VI" *Sch* 12. 13. *τῶν ἡγουμένων Sch* pro *ἀγομένων* 15. *στρατεία* Portus pro *στρατιὰ* 20. 21. *οἷς δ' ἅμα ἀναταθεὶς — ἐπικρεμάσας* Suid. v. *ἐπικρεμάσας* 23. post *ἀνατάσεις* del. *καὶ ἀπειλήσεις* Bernhardyus 24. similia leguntur 5, 58, 2. 7, 5, 2

23 (22). HANNIBAL] *Ἀννίβαν δὲ Μάρκελλος, ὡς μὲν οἱ περὶ Πολύβιον λέγουσιν, οὐδὲ ἅπαξ ἐνίκησεν, ἀλλ' ἀήττητος ἀνὴρ δοκεῖ διαγενέσθαι μέχρι Σκιπίωνος.* 1177

24 (23). *Ἀπαραγγέλτως*] *Πολύβιος· καὶ πανταχόθεν ἀπαραγγέλτως ἠθροίζοντο.*

25 (24). *Ἀπέστησεν*] *Πολύβιος· ἐκεῖνον γὰρ οὔτε σκότος οὔτε χειμῶνος μέγεθος ἀπέστησεν οὐδέποτε τῆς προθέσεως, ἀλλὰ καὶ ταῦτα διωθούμενος καὶ τὰς ἀρρωστίας ἐκπονῶν καθῖκτο καὶ διευτυχήκει πάντα τὸν χρόνον.*

26 (25). *καὶ αὖθις Πολύβιος· ἀποσχόντες τῆς ἰδίας παρατάξεως ἐφ' ἱκανόν τινα τόπον, οἱ μὲν πλείους ἀπέστησαν, δύο δὲ ἐπὶ πολὺ προῆλθον.*

27 (26). *Ἀπηρείσατο*] *Πολύβιος· ὁ δὲ ἀπορῶν τοῖς ὅλοις, πέρας ἐπί τινα τοιαύτην ἐλπίδα κατὰ τὸ παρὸν ἀπηρείσατο τὴν ἐνεστῶσαν ἀπορίαν.*

28 (27). *Ἁπλῶς*] *Πολύβιος· οὗ καιρὸς ἀφυέστερος οὐ γέγονεν ἁπλῶς.*

29 (29). *Ἀπὸ τοῦ κρατίστου*] *Πολύβιος· καὶ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κρατίστου ἐγένετο παρὰ Ῥωμαίοις ἡ μονομαχία, ἐν δὲ τοῖς καθ' ἡμᾶς καιροῖς πολλαὶ ὁδοὶ εὕρηνται.*

30. *Ἀπόστασις*] *Πολύβιος· οὐδενὸς ἐπεγνωκότος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως.*

31. *Ἀποσφαλμήσας*] *Πολύβιος· ὁ δὲ ἵππος, ὑπεραλγὴς ὢν ἐκ τῆς πληγῆς, ἀποσφαλμήσας ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τόπου τοῦ στρατοπέδου.*

32 (32). ARIARATHES] *ὁ δὲ τούτοις πιστεύων ἀνεδέχετο τὸν πρὸς Ἀριαράθην πόλεμον.*

---

1. Plutarch. Pelop. et Marcelli compar. 1 p. 85 ed. Sint. 9. *καθῖκτο Sch* pro *καθῆστο* 11. *ἐπέστησαν* coni. *Sch* 16. repetit Suid. v. *ἀφυής* 20. 21. verba *πολλαὶ ὁδοὶ εὕρηνται* epitomatoris sunt, quem Suidas descripsit 25. Suid. v. *ὑπεραλγῆ*: *ὁ δὲ ἵππος ὑπεραλγὴς ὢν ἐκ τῆς πληγῆς ῥύδην ἐφέρετο*; idem v. *ἀποσφ.*: *ὁ δὲ ἵππος ἀπὸ τῆς πληγῆς ἀποσφαλμήσας* cet., unde initium fragmenti concinnavit *Hu* (paulo aliter Bernhardyus) 28. v. *ἀνεδέχετο*

33 (33). ARCESINE] *Ἀρκεσίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήσῳ· ἦσαν γὰρ Μελανία Μινῴα Ἀρκεσίνη. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησί.*

34 (34). HARPYIA] *Ἅρπυια πόλις ἐν Ἰλλυρίᾳ παρ'*
1178 *Ἐγχελέαις, εἰς ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴκησε· Πολύβιος.*

35 (35). HASDRUBAL] *ὁ δὲ ἀνεδέχετο τὴν Ἀσδρούβου παρουσίαν.*

36 (36). *Αὐλαία*] *Πολύβιος· ἀκούων ταῦτα πάντα διὰ τῆς αὐλαίας ἐγέλα ὁ βασιλεύς.*

37 (37). ACHAEI] *Πολύβιος· ὁ δὲ παρῃτεῖτο τοὺς Ἀχαιούς, ἀπολεγόμενος τὴν ἀρχήν.*

38. APSYRTUS] *Πολύβιος νῆσον Ἄψυρτον ἱστορεῖ.*

39 (38). *Βάρος*] *Πολύβιος· προορώμενος δὲ καὶ κατορρωδῶν τὸ βάρος καὶ τὸ φιλόνεικον τῶν ἀνθρώπων.*

40 (39). *Βάσανος*] *Πολύβιος· τότε νομίσας τὴν ἐκ πυρὸς ἔχειν βάσανον ἀπελύθη τῆς ὑποψίας.*

41. BRUTTIUS AGER] *τὸ ἐθνικὸν ἔδει Βρεττιανός, ὡς Πολύβιος τὸ θηλυκὸν "ἐπὶ Βρεττιανὴν τόπων".*

42 (40). *Δεισιδαιμονεῖν*] *ὁρῶν δὲ τοὺς στρατιώτας δεισιδαιμονοῦντας ἐπὶ τοῖς σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας.*

43 (41). *Διαπεσούσης*] *ἔδοξεν οὖν αὐτῷ ἐπισφαλὲς ἔχειν τι κοινωνῆσαι αὐτοῖς τῆς πράξεως καὶ διαπεσούσης καὶ συντελεσθείσης τῆς ἐπιβουλῆς.*

44 (42). *Διασπεύσας*] *τοὺς μὲν στρατιώτας διασπεύ-*

---

1. Stephanus Byz.; "cum prope Laden insulam fuerit Arcesine, fortasse mentionem huius Polybius fecit, ubi de pugna navali agebat ad Laden ins. inter Philippum Rhodiosque pugnata, cuius pugnae in transcursu mentio fit in reliquiis hist. Polyb. lib. XVI cap. 14" *Sch* 4. Stephanus Byz. 7. Suid. v. *ἀνεδέχετο* 10. *ἐγέλασεν Hu* 11. Suid. v. *ἀπολεγόμενος* et lexicon Vindobonense p. 10, 5 ed. Nauck. 13. Stephanus Byz. a Meinekio emendatus 16. v. *βασανίζειν* 18. Stephanus Byz. v. *Βρεττία* 19. *Βρεττιανὴν χώραν* Polyb. 1, 56, 3; sed alium Polybii locum Stephanus respexisse videtur *ἐπὶ* om. codices Palatini, *τῶν κατὰ Hu* 20. v. *δεισιδαίμων* 26. *ἐπιβολῆς* coni. *Sch*

σας, τοὺς δὲ χιλιάρχους παρακαλέσας ἅψασθαι τῆς πράξεως.

45 (43). *Διασχών*] *Πολύβιος· ὁ δὲ διασχὼν τῶν πολεμίων ὡς τρία στάδια κατεστρατοπέδευσε, μεταξὺ λαβὼν τὸν ποταμόν.*

46 (44). *Διατατικώτερον*] *Πολύβιος· τοῦτ' ἄμεινον ὑπολαμβάνοντες εἶναι καὶ διατατικώτερον, τὸ μήτε τῷ καιρῷ μήτε ταῖς ἐκκλησιαστικαῖς καὶ παραστατικαῖς διαθέσεσι παραγίνεσθαι τῶν ἐναντίων.*

47 (45). *Δικαιοδοσία*] *Πολύβιος· ὅταν ᾖ τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν ἀδικησάντων ἢ κατὰ νόμους ἢ κατά τινας ἄλλας ὑποκειμένας δικαιοδοσίας.*

48 (46). *Δυεῖν*] *Πολύβιος· ἀπελθεῖν εἰς πόλιν, ἣ δυεῖν μὲν ἡμερῶν ἀπεῖχε.* 49 (46). *καὶ αὖθις· δυεῖν προελέσθαι θάτερον, ἢ τὸ ἢ τό.*

50 (47). *Ἐθελοντήν*] *Πολύβιος· τοῖς βουλομένοις πάντα κίνδυνον ἐθελοντὴν ὑπομένειν.*

51 (48). *Ἐθελοντής*] *προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ στρατεύματος.*

52 (49). *Εἰκοβολεῖν*] *φῶς ἑαυτοῖς παρεσκεύαζον εἰς τὸ μήτε σφάλλεσθαι μήτ' εἰκοβολεῖν. Πολύβιός φησιν.*

53 (50). *Ἐκκλήσεις*] *πρόδηλος γὰρ ἐγένετο φυγή, καὶ* **1179**
τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν.

54 (51). *Ἐκμηρυσάμενος*] *ὁ δὲ ἐκμηρυσάμενος τὴν δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατοπέδευσε.*

55 (52). *Ἐκ συγκειμένου*] *τότε δὲ καὶ εἰς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησάν καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν.*

56 (53). *Ἐκφανεστάτας*] *Πολύβιος· τὸ γὰρ μάλιστα λυποῦν ἀεὶ τῶν ἐν χερσὶν ὄντων ἐκφανεστάτας ἔχει τὰς χαράς.*

57 (54). ELAEA] *συντάξας τοῖς κυβερνήταις ἀνακομίζειν τὰς ναῦς κατὰ δύναμιν εἰς Ἐλαίαν.*

---

10. repetit Suid. v. *ἐκλαβεῖν* 11. 12. *κατ' ἄλλας τινὰς* Suid. v. *ἐκλαβεῖν* 14. conf. Polyb. 3, 90, 11; sed tamen haec quae Suidas habet ex alio loco repetita esse apparet 32. v. *συντάξας*; conf. adnot. ad p. 1043, 3

58 (55). *Ἐνίεσαν*] καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν.

59 (56). *Ἐξαίσιον*] Πολύβιος· ἐπιγίνεται χειμῶνος μέγεθος ἐξαίσιον.

60 (57). *Ἐξ αὐτῆς*] ὁ δὲ ἐξ αὐτῆς προῆγε βάδην τῇ πορείᾳ χρώμενος.

61 (58). *Ἐξεθεάτρισαν*] οὐ μόνον ἑαυτοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν κατέστρεψαν.

62 (59). *Ἐξέστη*] ὁ δὲ τῇ πολυχρονίῳ τριβῇ τῶν πολεμικῶν οὐδ᾽ ὅλως ἐξέστη τῶν φρενῶν.

63 (60). *ΞΗΡΙΚΑ ΠΛΟΙΑ*] δοκοῦσι δέ πως τὰ πλοῖα ταῦτα ταχυναυτεῖσθαι πεντηκοντόρων οὐχ ἧττον, κατὰ πολὺ τῶν τριηρικῶν ἐλαττούμενα, πλείστοις ἔτεσι τῆς τούτων ἐκλιπούσης δημιουργίας, εἰ καὶ Πολύβιος ὁ συγγραφεὺς ἐκτίθεσθαί πως ἔδοξε τῶν ἐξηρικῶν πλοίων τὰ μέτρα, οἷς φαίνονται πολλάκις κεχρῆσθαι Ῥωμαῖοι καὶ Καρχηδόνιοι πολεμήσαντες πρὸς ἀλλήλους.

64 (61). *Ἔξοινοι*] Πολύβιος· ἔξοινοι γεγονότες καὶ κατὰ τὰς σκηνὰς ἐρριμμένοι πάντες οὔτε παραγγέλματος ἁπλῶς ἤκουον οὔτε τοῦ μέλλοντος ἐλάμβανον οὐδ᾽ ἥντινοῦν πρόνοιαν.

65 (62). *Ἐξ ὁμολόγου*] διὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας πολλοὶ ἔπιπτον ἐξ ἀμφοτέρων.

66 (63). *Ἐπιγεννήματα*] Πολύβιος· δεῖ τοὺς ὀρθῶς βουλευομένους περὶ τοῦ πολέμου, καθάπερ καὶ τοὺς ἐν ταῖς ἀρρωστίαις, μηδὲν ἧττον τῶν ἐπιγεννημάτων ποιεῖσθαι λόγον ἢ τῶν ἐξ ἀρχῆς ὑποκειμένων παθῶν.

1180 67 (64). *Ἐπιλογισάμενος*] καὶ ἀφ᾽ ὧν ἐνόμιζε πλεονεκτήσειν κατὰ τὴν μάχην ἐπιλογισάμενος πείθει.

68 (65). *Ἐπίνοια*] Πολύβιος· οἱ δὲ Ῥωμαῖοι θείας

---

6. repetit Suid. v. *θεατρίζω*; "agebatur fortasse de Callicrate eiusque sociis, Graeciae proditoribus, de quibus vide Polyb. in reliq. lib. XXX c. 10 [nunc 13] et 20 [nunc 23]" *Sch* 8. v. *ἐξέστηκε*; de simili Livii loco conf. adnot. ad p. 1041, 10 10. Zosim. 5, 20, 7 17. cum Livio 41, 2, 12. 13 hoc fragmentum comparat *Na* 364; verum nec Livius in illa operis parte Polybio usus est nec res traditae satis inter se congruunt 19. *ἡντιναουν* Suid., corr. *Di* vol. III p. 435 21. Polybium 11, 32, 7 comparat Toupius 27. *ἀφ᾽* *Di* vol. IV p. 165 pro *ἐφ᾽* 29. conf. Maur. Müller Fleckeiseni annal. 1871 p. 419 s.

ἐπιπνοίας τινὸς ἐπεπλήρωντο, τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι.

69 (66). Ἐπισημαίνεσθαι] τοὺς μὲν χάρισι τοὺς δὲ κολάσεσιν, ὡς καὶ τοῖς ἄλλοις παράδειγμα εἶεν, ἐπισημαίνεσθαι.

70 (67). Ἐπίστασις] τὰ δὲ τῶν πόλεων πράγματα ἀλλοιοτέρας ἔτυχεν ἐπιστάσεως καὶ μεταβολῆς.

71 (68). Ἐπιστροφῆς] ἡ σύγκλητος πλείονος ἐπιστροφῆς εἶναι τὸ πρᾶγμα νομίσαντες.

72 (69). Ἐπιφορά] οἱ δὲ πεισθέντες, καὶ παραδόντες ἑαυτοὺς εἰς τὴν ἐπιφορὰν τῶν πολεμίων, ἀπέθανον γενναίως.

73 (70). Ἐπραξικόπει] ὁ δὲ ἐπραξικόπει τὴν πόλιν, ἐκ πολλοῦ κατασκευαζόμενος ἐν αὐτῇ προδότας.

74. Ἕρμα] παρεκόμιζε ναῦς φορτηγούς, ἃς ἕρματος γεμούσας ἐπενόει βυθίσας κατὰ τὸν τοῦ λιμένος ἔκπλουν ἀποκλείειν τοὺς πολεμίους καθόλου τῆς θαλάττης.

75. Εὐδοκεῖν] ὁ δὲ ἔφη εὐδοκεῖν τοῖς λεγομένοις, εἰ λάβοι πίστεις.

76 (73). Εὐδοκουμένην] Πολύβιος· τοῦ δὲ λέγειν ἀληθινῶς ταῦτα πίστιν ἔφη ποιήσειν εὐδοκουμένην.

77 (74). Εὐήθης] Πολύβιος· εὐήθως ἐκλογιζόμενοι τὰ παρόντα καὶ παιδικῶς.

78 (75). Εὐκαιρεῖν] ὁ δὲ ἐκάλει τῶν πολιτῶν τοὺς δοκοῦντας εὐκαιρεῖν τοῖς βίοις.

79 (76). EUMENES] πολλὰ τὸν βασιλέα Εὐμένη καταμεμψάμενοι.

80 (77). Εὑρεσιλογεῖν] Πολύβιος· ἔχων δὲ καὶ πλείω λέγειν ἀγωνιῶ μὴ δόξω τισὶν ὑμῶν οὐκ ἀναγκαίως εὑρεσιλογεῖν.

81 (78). Ἔφεδρος] ἔφεδροι γίνονται τοῖς καιροῖς, καὶ ἑτοίμως διάκεινται πρὸς τὸ πάλιν ἀντοφθαλμεῖν τούτοις.

82 (79). Ἔφεσις] ἀπὸ δὲ τῆς τῶν στρατιωτῶν γνώμης

---

4. παραδείγματ' Hu 10. v. ἐπιφοραῖς 15. conf. adnot. ad p. 1042, 5. 6 26. v. καταμέμφομαι 28. v. εὑρεσιλόγος 33. v. ἐφέσεις

λαβὼν ἔφεσιν παρὰ τοῦ στρατηγοῦ, ξένην καὶ παράδοξον βοήθειαν ἐπορίσατο πρὸς τὴν ὑποκειμένην κατάστασιν.

1181 83 (82). Ἡρμόσαντο] οἱ δὲ ἡρμόσαντο πρὸς τὴν βούλησιν, καὶ συνέθεντο δέκα τάλαντα δώσειν. 84. Πολύβιος· οἱ δὲ στρατιῶται πάντα ἡρμόζοντο πρὸς τὴν εἰς οἶκον ἐπάνοδον.

85 (84). Ἱμείρω] τὸ ἱμείρειν τοῦ βίου καὶ φιλοζωεῖν τῆς μεγίστης ἀγεννίας ἐστὶ σημεῖον καὶ κακίας.

86 (85). Ἱππαφέσεων] Πολύβιος· παραπλήσιόν τι πάθος ἔπασχε τοῖς ἐπὶ τῶν ἱππαφέσεων [οἷον εἰκὸς] ἐφισταμένοις ἐκ τῶν αἱρομένων πυρσῶν.

87 (86). Ἰσολογία] διαψευσθεὶς δὲ τῆς κρίσεως, ἐν οὐδενὶ τῶν ἀμφισβητουμένων ἰσολογίαν ἕξειν οὐδέποτε πρὸς τὸ συνέδριον.

88 (87). Καθῆκον] Πολύβιος· τολμῶσι πέρα τοῦ δέοντος, καὶ ποιοῦσι παρὰ τὸ καθῆκον.

89 (89). Καθιγμένος] ὁ δὲ βασιλεὺς καθιγμένος καὶ ταύτης τῆς ἐπιβολῆς, ἐγένετο πρὸς ἀναζυγήν.

90 (90). CAPPADOCIA] καλοῦσι δὲ οἱ παλαιοὶ μεγάλην τε καὶ μικρὰν Καππαδοκίαν, μεγάλην μὲν τὴν ἀπὸ Καισαρείας τε καὶ τοῦ Ταύρου καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, ἣν διορίζει Ἅλυς μὲν ποταμὸς ἐκ δυσμῶν, Μελιτηνὴ δὲ ἐξ ἀνατολῶν. καὶ αὕτη μὲν ἡ μεγάλη Καππαδοκία. καὶ τούτων μάρτυς Πολύβιος ὁ τὴν Ῥωμαϊκὴν ἱστορίαν γεγραφώς, ὃς διορίζει τὴν Καππαδοκίαν ἀπό τε Ταύρου καὶ Λυκαονίας καὶ ἕως τῆς Ποντικῆς θαλάττης· καὶ αὐτὴ γὰρ ἡ Νεοκαισάρεια ἥ τε Κολώνεια καὶ ἡ Μελιτηνὴ σύμπασα Καππαδοκία λέγονται. ἔστι δὲ τὸ ὄνομα Περσικόν· Πέρσης γάρ τις ἀνὴρ * * * ἐν κυνηγίῳ Ἀρταξέρξῃ τῷ

4—6. Polybio hoc fragmentum Suidas per errorem tribuisse videtur 8. *ἀγενείας* vel *ἀγεννείας* codices Suidae 10. *ἔπασχε* Toupius pro *ἔφασκε* *οἷον εἰκὸς* del. et *ἐφισταμένοις* pro *ἐφιστάμενοι* scripsit *Hu*, ut saltem legi posset locus gravissime corruptus; *οἷον εἰκὸς* (scil. *πάσχειν*) *ἐφιστάμενον τοῖς σημείοις ἐκ τῶν αἰρ. π.* (debebat *τοῖς ἐκ τῶν αἰρ. π. σημαινομένοις* vel *φαινομένοις*) coni. *Sch* 15. Polybium 21, 18, 5 comparat *Sch* 18. *περὶ* coni. *Di* vol. IV p. 166 19. Constantinus Porphyrogenneta de thematis p. 18 s. ed. Bonnensis 27. *Κολώνεια*] *Καταονία* coni. *Sch*

βασιλεῖ, ἢ οὐκ οἶδα ἄλλῳ τινί, λέων προσαπαντήσας, τοῦ ἵππου τοῦ βασιλέως ἐδράξατο· καὶ κατὰ τύχην εὑρεθεὶς ὁ Πέρσης ἐν τῷ τοῦ θηρὸς συναντήματι, τὸν ἀκινάκην 1182 σπασάμενος ἐρρύσατο τὸν βασιλέα παρὰ μικρὸν κινδυνεύοντα, καὶ τὸν λέοντα ἐθανάτωσεν. οὗτος οὖν ὁ Πέρσης ἐπί τινος ὄρους ὑψηλοτάτου ἀναβάς, καὶ πᾶσαν τὴν γῆν περισκοπήσας ὅσην ὀφθαλμὸς ἀνθρώπινος περιβλέπει κατά τε ἀνατολὰς καὶ δυσμὰς ἄρκτον τε καὶ μεσημβρίαν, δωρεὰν παρὰ τοῦ βασιλέως πᾶσαν εἴληφε. ταῦτα δὲ ἱστορεῖ Πολύβιος.

91 (92). CARTHAGINIENSES] ἅτε πεπειθαρχηκότων Καρχηδονίων ἀπὸ τοῦ κρατίστου πᾶσι τοῖς ἐπιταττομένοις.

92 (93). Καταβολή] ἐκ καταβολῆς πεντήκοντα ναῦς ναυπηγήσασθαι, πεντήκοντα δὲ τῶν ὑπαρχουσῶν καθέλκειν ἐκ τῶν νεωρίων.

93 (96). Καταπορευθέντων] Πολύβιος· ἦν οὐχ οἷόν τε ἀναλαβεῖν, μὴ οὐχὶ καταπορευθέντων τῶν πεφυγαδευμένων.

94 (97). Καταταχούμενοι] καταταχούμενοι δὲ ὑπὸ τοῦ καιροῦ ἠναγκάσθησαν μένειν τὸν ἐπίπλουν.

95 (99). CELTIBERI] ἴδιον ἔχουσιν οἱ Κελτίβηρες κατὰ τὸν πόλεμον. θεωροῦντες γὰρ τοὺς παρ' αὐτῶν πεζοὺς πιεζομένους, παρακαταβάντες ἀπολείπουσι τοὺς ἵππους ἑστῶτας ἐν τάξει· ἄκροις γὰρ τοῖς ἀγωγεῦσι τῶν ἵππων πατταλίσκους μικροὺς ἔχοντες προσηρτημένους, τούτους ἐπιμελῶς πήξαντες πειθαρχεῖν διδάσκουσι τοὺς ἵππους ἐν τάξει, μέχρις ἀνακάμψαντες ἀνασπάσωσι τοὺς παττάλους.

96 (100). Οἱ Κελτίβηρες τῇ κατασκευῇ τῶν μαχαιρῶν πολὺ διαφέρουσι τῶν ἄλλων· καὶ γὰρ κέντημα πρακτικὸν

---

11. v. *ἀπὸ τοῦ κρατίστου* 14. *τῶν* add. *Sch* *καθέλκειν* idem pro *κατελθεῖν* 19. 20. *τῶν καιρῶν Di* vol. IV p. 167 21. v. *ἴδιον* et partim v. *Κελτίβηρες* 22. *αὐτῶν* codices BVE, *αὐτοῖς* vulgo 25. *πασσαλίσκους* vulgo *ἔχοντες προσηρτημένους τούτους* Suid. v. *Κελτ.*, *ἀπηρτηκότες*, omisso *τούτους*, v. *ἴδιον* 26. *ἐπιμελῶς* om. Suid. v. *Κελτ.* 27. *μέχρι ἂν Di* vol. IV p. 166 29. v. *μάχαιρα*

1183 *καὶ καταφορὰν ἔχει δυναμένην ἐξ ἀμφοῖν τοῖν μεροῖν. ἢ καὶ Ῥωμαῖοι τὰς πατρίους ἀποθέμενοι μαχαίρας ἐκ τῶν κατ' Ἀννίβαν μετέλαβον τὰς τῶν Ἰβήρων. καὶ τὴν μὲν κατασκευὴν μετέλαβον, αὐτὴν δὲ τὴν χρηστότητα τοῦ σιδήρου καὶ τὴν ἄλλην ἐπιμέλειαν οὐδαμῶς δύνανται μιμεῖσθαι.*

97 (102). *Κοιταῖος*] *ὁ δὲ παρήγγειλεν ἔρχεσθαι κοιταίους.*

98 (103). *Κομιδῇ*] *Πολύβιος· τῆς εἰς τοὔμπροσθεν κομιδῆς καὶ τῆς ὅλης ἐπιβολῆς ἀπέστη.*

99 (104). LANA] lana Graecum, ut Polybius et Callimachus scribunt.

100 (105). LAPATENI] *ὁ δὲ Λεύκιος προχειριζόμενος διαπέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν ὑπὲρ ἐπιτροπῆς, ἀπαράσκευος ἦν εἰς τὸ μέλλον.*

101 (106). *Λείπεσθαι*] *Πολύβιος· πάντων τῶν κατὰ τὸν πόλεμον ἐνεργημάτων μεγίστην ῥοπὴν ἔχουσι καὶ πρὸς τὸ λείπεσθαι καὶ πρὸς τὸ νικᾶν αἱ ψυχαὶ τῶν ἀγωνιζομένων.*

102 (107). LUSITANI] *ὁ δὲ Μάρκος ὁ Ῥωμαίων στρατηγὸς ἐβούλετο ἀπολυθεὶς τοῦ πολέμου τοῦ πρὸς Λυσιτανοὺς μεταβαλεῖν τὸν πόλεμον καὶ τὸ λεγόμενον ἐκνεύσας τὴν ἀνδρωνῖτιν εἰς τὴν γυναικωνῖτιν κωμάσαι, διὰ τὸ δοκεῖν τὸν στρατηγὸν βραχεῖ χρόνῳ πρότερον ὑπὸ τῶν Λυσιτανῶν ἡλαττῶσθαι.*

103 (108). MAGO] *οἱ δὲ τῷ Μάγωνι προσπολεμοῦντες τῶν Λιγυστίνων πρᾶξαι μὲν ὁλοσχερές τι καὶ μεγαλεῖον οὐχ οἷοί τ' ἦσαν.*

104 (109). MACEDONES] *Πολύβιος· μνησθεὶς δ' ἐπὶ κε-*

---

1. *τοῖν μεροῖν* *Gro* not. in Polyb. p. 460 pro *τοῖν χεροῖν* (conf. 6, 23, 7) 7. conf. 3, 61, 10. 5, 17, 9 11. Varro de l. L. 5, 113; "respicitur, ut apparet, Graecum vocabulum *λάχνη*" *Sch* 13. v. *ἐπιτροπή* 13. 14. *προχειριζόμενος διαπέμπεσθαι* epitomator scripsit contracta in brevius oratione 20. *ὁ δὲ* — 23. *κωμάσαι* Suid. h. v., 22. *καὶ τὸ λεγόμενον* usque ad finem idem v. *ἀνδρωνῖτις* 21. *ἐβουλεύετο* coni. *Sch* *τοῦ* ante *πρὸς* add. *Di* in Stephani thes. v. *γυναικωνῖτις* 26. v. *μεγαλεῖον* 29. v. *ἐπὶ κεφαλαίου*

φαλαίου τῶν γεγονότων αὐτοῖς ἐλαττωμάτων, καὶ θεὶς πρὸ ὀφθαλμῶν τὰ τῶν Μακεδόνων προτερήματα.

105 (110). *Ἠισθάνετο γὰρ τὴν τῶν Μακεδόνων ἀρχὴν εὐπερίοπτον ἐσρμένην, εἰ δὴ τῆς πρώτης πείρας οἱ ἐπαναστάντες κρατήσειαν.*

106. *Οἱ δὲ Μακεδόνες ταῖς εὐχειρίαις πολὺ περιῆσαν.*

107. *Τῶν δὲ Μακεδόνων ἐκ μεταβολῆς συνερεισάντων τοῖς βαρβάροις, εὐθέως ἐκκλίναντες ἔφευγον.*

108 (111). MACEDONIA] *Πολύβιος· τὸ κυριώτατον ἦν τὸ τὸν πόλεμον ἐρύκειν ἀπὸ τῆς Μακεδονίας.*

109. *Πολύβιος· διόπερ οὔτε τὸ λαθεῖν οὔτε κατὰ τούτους τοὺς καιροὺς εἰσβάλλοντας εἰς Μακεδονίαν τοὺς Ῥωμαίους ἀνεκτὸν ἦν.*

110 (112). *Μεθοδικῶς] πάντα δὲ τὰ λεγόμενα μεθο-* 1184
δικῶς περὶ τῶν τάξεων ἐπωπτευκώς, εἰ καί τις ἕτερος τῶν καθ' ἡμᾶς.

111 (113). METRODORUS] *Πολύβιος· οἱ μὲν οὖν περὶ Μητρόδωρον καταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βασιλέως ἐπανῆλθον.*

112 (114). *Μνησικακεῖν] Πολύβιος· τοῦ μνησικακεῖν ἐπὶ τοῖς γεγονόσιν οὐδ' ἥντινοῦν ἔμφασιν ἐποίουν οἱ Ῥωμαῖοι.*

113 (115). ΜΟΡΑ] *τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δ' ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιος ἐστί.*

114 (117). *Μύωψ] Πολύβιος· ὁ δὲ προσθεὶς τοὺς μύωπας ἐξ ἀμφοτέροιν τοῖν μεροῖν, ἤλαυνε κατὰ κράτος.*

115 (118). NABIS] *ὁ δὲ Νάβις δυσθετήσας ταῖς συνθήκαις, οὐ προσέσχε τοῖς γραφεῖσιν.*

116. *Νεαλής] Πολύβιος· τοὺς πολεμίους ἀκεραίους ὄντας καὶ νεαλεῖς.*

---

3. v. *εὐπερίοππον*; conf. adnot. ad p. 1096, 15 6. v. *εὐχειρία* 7. v. *καταβολή* *μεταβολῆς Sch* pro *καταβολῆς* 8. *ἐγκλίναντες Be* 9. v. *ἐρύκειν* et *κυρία* 9. 10. *ἦν τὸν πόλεμον φυγεῖν* Suid. v. *κυρία* 11. v. *ἀνεκτά* 17. v. *ἀνατάσεις* 21. *ἡντινοῦν Di* vol. IV p. 157 pro *ἡντιναοῦν* 23. Plut. Pelop. 17 28. v. *δυσθετήσας*

117 (119). *Νοῦν ἔχειν*] *Πολύβιος· νοῦν ἔχειν καὶ τόλμαν δεῖ τοὺς στρατηγούς, ἅπερ ἐστὶ κυριώτατα πρὸς τὰς ἐπισφαλεῖς καὶ παραβόλους πράξεις.*

118 (120). *Νουνεχῶς*] *νουνεχῶς ἐδόκουν πολιτεύεσθαι πρὸς τοὺς τότε καιρούς.*

119. *Ὀρθῶς*] *τὰ ἔθνη τῆς Ἰβηρίας ὀρθῶς αὐτοῖς ἀντικαθεσταμένα.*

120 (122). *Ὀχλεῖσθαι*] *οὔτε ἐξετάσαι τὸν ἄνθρωπον οἷόν τε ἦν ἀκριβῶς, ἀσθενείᾳ σώματος ὀχλούμενον, οὔτε ἐρωτᾶν, εὐλαβείᾳ τοῦ ὀχλώδους.*

121 (123). *Παλίγκυρτος*] *Πολύβιος· τῶν γὰρ πολεμίων αὐτομάτως καθάπερ εἰς παλίγκυρτον αὐτοὺς καθεικότων, δυνάμενος κρατῆσαι τῶν ἐχθρῶν τούτους παρέλιπε.*

122. PANNONII] *Πολύβιος· τὸ δὲ φρούριον οἱ Παννόνιοι κατ' ἀρχὰς τοῦ πολέμου λαβόντες ὁρμητήριον ἐπεποίηντο καὶ εἰς ὑποδοχὴν τῶν λαφύρων ἐξηρτύκεσαν.*

123 (124). *Παραβάλλεσθαι*] *λοιπὸν ἦν παραβάλλεσθαι καὶ τολμᾶν.*

124 (125). *Παράθεσις*] *βουλόμενος δ' ἐκ παραθέσεως ὑπόδειγμα ποιῆσαι τῆς αὐτοῦ προαιρέσεως, ἧς ἔχει πρὸς τοὺς πεπιστευκότας αὐτῷ καὶ τοὺς ἀπειθοῦντας, ἐπολιόρκει.*

125 (126). *Παρατετολμηκότες*] *Πολύβιος· παρατετολμηκότες καὶ τελέως ἀπελπίσαντες τὴν σωτηρίαν.*

1185 126 (127). *Παρεκστῆναι*] *ὥστε καὶ τοὺς ἐν τῷ συνεδρίῳ ἀχανεῖς γενέσθαι καὶ παρεκστῆναι ταῖς διανοίαις, συμπάσχοντας τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ.*

127 (128). PARTHUS] *Πάρθος πόλις Ἰλλυρική·* * * * *λέγεται δὲ καὶ ἀρσενικῶς, ὡς Πολύβιος.*

128 (129). PERGAMUM] *ὁ δὲ κατευδοκήσας τῷ νεανίσκῳ*

---

6. v. *ὀρθή* 8. v. *ὄχλον* 9. 10. *οὔτε ἐρωτᾶν* cet. aut in brevius contracta sunt atque insuper *ὀχλώδους* corruptum (*πλήθους Hu*), aut ad alium nescio quem locum spectant 14. v. *ὁρμητήριον* 16. *ἐξηρτύκεσαν Hu* pro *ἐξηρήκεσαν* 17. conf. 3, 103, 5. 18, 53, 2 23. conf. adnot. ad. p. 1178,14 25. v. *παρεκστῆναι* et partim v. *ἀκληρούντων* et *ὑπερωδυνία*; ad librum XXXVI refert Nissen. Mus. Rhen. XXVI 276 28. Stephanus Byz. 30. v. *κατευδοκήσας*

κατὰ τὴν ἀπάντησιν, τοῦτον ἀπέλυσε παραχρῆμα εἰς τὸ Πέργαμον.

129 (130). *Περικεκλασμένος*] *ἐνέδραν εἶχεν ἐν τόποις περικεκλασμένοις καὶ δυσθεωρήτοις.*

130 (131). *Περικοπή*] *ἅτε μηδεμίαν ἐχούσης πραγματικὴν ἔμφασιν τῆς περικοπῆς αὐτῶν.*

131 (133). PERSEUS] *ἐξ αὐτῆς οἱ προειρημένοι βιβλιαφόρον ἔπεμπον πρὸς τὸν Περσέα, διασαφοῦντα τὸ γεγονός.*

132 (134). *Ὁ δὲ Περσεὺς ἐβουλεύετο μὲν στέλλεσθαι, οὐ μὴν ἐδύνατό γε κρύπτειν τὸ γεγονός.*

133 (135). *Πλαδαρόν*] *Πολύβιος· τὰ μὲν ἄλλα καλῶς ἔχειν αὐτῷ πρὸς τὴν χρείαν, τὸ δὲ δόρυ πλαδαρὸν εἶναι.*

134. PUBLIUS] *οἱ δὲ περὶ Πόπλιον ἠπείγοντο σπεύδοντες συνάψαι καὶ * ἀποχρήσασθαι ταῖς τῶν βαρβάρων ὁρμαῖς.*

135 (136). *Ὁ δὲ Πόπλιος κατέσχε τῆς Αἰτωλίας εἰς Ναύπακτον.*

136 (138). *Ὁ δὲ ἐξέπεμπε τὸν Πόπλιον μετὰ μεγάλης προστασίας.*

137 (137). PUBLIUS ET GAIUS] *τὸν δὲ Πόπλιον καὶ τὸν Γάιον ἀποδεξάμενος φιλανθρώπως καὶ μεγαλομερῶς.*

138. *Πραγματικώτατον*] *ὃ δὴ καὶ πραγματικώτατον γεγονέναι τὸ διαβούλιον.* 139. *καὶ αὖθις· τοῦτο δὲ ἐποίει νουνεχῶς ἅμα καὶ πραγματικῶς.*

140. *Πρόθεσις*] *Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ναυμαχῆσαι.*

---

7. v. *ἐξαυτῆς* 10. v. *στειλάμενοι*; conf. adnot. ad p. 1199, 1—12 *ἐβούλετο* *Ur* I 272 13. *κλαδαρὸν* Kusterus coll. 6, 25, 5 14. v. *ἀποχρησάμενος* 15. *ἀποχρήσασθαι* *Di* in Stephani thes. v. *συναποχράομαι* pro *συναποχρήσαθαι* (in *συν* latet *ἀκεραίοις* vel simile quid, aut plura etiam exciderunt) 17. v. *κατέσχον*; "agebatur fortasse de P. Sulpicio Galba, cui ex consulatu Macedonia provincia obtigit, quae ei deinde per aliquot annos continuos prorogata est. Liv. 26, 22 et 28. 27, 30. classem autem Romanam per illa tempora Naupacti stationem habuisse, ex eodem Livio 27, 31 discimus" *Sch* 19. v. *προστασία* 21. v. *μεγαλομερῶς* 23. *ἐδόκει* deesse vidit Bernhardyus, idem pro corruptis *ὃ δὴ καὶ* reponit *Hu*

141 (139). *Πρόσπνευμα*] *ἔτι δὲ τῷ προσπνεύματι συνεληλαμένων καὶ μαχομένων ἐκ διάρσεως ταῖς μαχαίραις, παραστὰς ἐκ τῶν ὄπισθεν ὑπὸ τὴν μάλην παρέσφαξε.*

142 (140). *Προσανατείνεσθαι*] *ὁ δὲ βραχέα προσαναταθεὶς κατένευσε ποιήσειν.* * 143. *τὰ μὲν παρακαλῶν τὰ δὲ προσανατεινόμενος.*

144 (141). *Προσαστειασάμενος*] *ὁ δὲ παρακαλέσας αὐτὸν καί τι προσαστειασάμενος τοιοῦτον,*

αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.

1186 145 (142). *Προσδέξασθαι*] *προσδέξασθαι δέ, τὸ δὴ λεγόμενον, πρὸς τὰς πλευρὰς τοὺς πολεμίους.*

146 (143). *Προσεπιμετρῶν*] *προσεπιμετρῶν ἀεὶ τῷ δεομένῳ, πρὸς τὸ παρὰ πάντων ὁμολογουμένως γίνεσθαι τὴν ἐπὶ τούτοις χάριν.*

147 (144). *Προσηρεικότος*] *ὁ δὲ κατεσκεύασε στοάς, καὶ διὰ τούτων προσηρεικότος τῷ τείχει τὰς κριοφόρους μηχανάς* * * *

148 (145). *Προσκήνιον*] *ἡ δὲ τύχη παρελκομένη τὴν πρόφασιν καθάπερ ἐπὶ προσκήνιον, παρεγύμνωσε τὰς ἀληθεῖς ἐπινοίας.*

149 (146). *Πρόστιμον*] *οἱ δὲ ἔδωκαν τῷ βασιλεῖ πεντήκοντα τάλαντα πρόστιμον τῆς ἁμαρτίας.*

150 (147). PRUSIAS] *οὕτω γὰρ διέξειν τὰς χεῖρας, καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήσειν τὸν Προυσίαν εἰς αὐτούς.*

151 (148). *Προπεπωκέναι.δὲ παρὰ τὴν συνουσίαν πολλὰ μὲν ἀργυρώματα τὸν προειρημένον, πολλὰ δὲ χρυσώματα, τῷ Προυσίᾳ.*

152 (149). PRYTANES] *διὸ κατεξαναστάντες τοῦ μέλ-*

---

1. v. *πνεύσας* *προσπνεύματι* corruptum est ex *πνεύματι* et alio quodam vocabulo (*ἔτι δὲ τούτων ὥσπερ πνεύματι Hu*) *συνεληλαμένων* Bernhardyus pro *συνηλαμένων* 2. *διάρσεως* Toupius pro *διαιρέσεως* 3. *παραστὰς* idem pro *παρὰ τὰς* (idem sine idonea causa add. *τις*) *ἀπέσφαξε Di* vol. IV p. 170. 4. v. *προσαναταθεὶς* et *προσανατεινόμενος* 8. *προστεϊσάμενος* Henr. Stephanus in thes. 9. Homer. Il. 3, 108 23. v. *διέξειν* 26. v. *προπεπωκότες* 29. v. *κατεξαναστάντες*, quod verbum Diodori magis quam Polybii proprium esse putat *Di* vol. IV p. 167

λοντος, παρῃτήσαντο τοὺς πρυτάνεις ἐκπέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον συνεπιλαβέσθαι τῆς ἐλευθερίας.

153 (151). PTOLEMAEUS] *ὁ δὲ τὸ μέλλον ἐμφρόνως ὀττευσάμενος εἰς ἔννοιαν ἦλθε τὴν φρουρὰν ἀποτρίψασθαι τὴν παρὰ Πτολεμαίου.*

154 (152). PTOLEMAEUS PHILADELPHUS ET BERENICE] *καὶ ὁ τῆς Αἰγύπτου δὲ βασιλεὺς δεύτερος, ὁ Φιλάδελφος ἐπίκλην, ἐκδοὺς τὴν ἑαυτοῦ θυγατέρα Βερενίκην Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ, ἐν ἐπιμελείᾳ εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνον τούτου τοῦ ποταμοῦ ἡ παῖς πίνῃ, ὡς ἱστορεῖ Πολύβιος.*

155 (153). *Ῥαβδοῦχος*] *Πολύβιος· παρῆν ῥαβδοῦχος παρὰ τοῦ στρατηγοῦ, καλῶν τὸν βασιλέα.*

156 (154). ROMANI] *Πολύβιος· ταῦτα εἰρήσθω χάριν τῆς Ῥωμαίων εὐβουλίας καὶ τῆς ἀνοίας τῶν ὀλιγωρούντων τῆς τῶν ἐκτὸς συγκαταθέσεως, αὐτοτελεῖς δὲ νομιζόντων εἶναι πρὸς τὸ κατορθοῦν τὰς σφετέρας δυνάμεις.*

157 (155). *Οἱ γὰρ Ῥωμαῖοι οὐ τὴν τυχοῦσαν πρόνοιαν* 1187 *ἐποιοῦντο τοῦ μὴ κατάρχοντες φαίνεσθαι χειρῶν ἀδίκων, μηδ' ἀναιρούμενοι τοὺς πολέμους τὰς χεῖρας ἐπιβάλλειν τοῖς πέλας, ἀλλ' ἀεὶ δοκεῖν ἀμυνόμενοι καὶ κατ' ἀνάγκην ἐμβαίνειν εἰς τοὺς πολέμους.*

158. ROMANI ET CARTHAGINIENSES] *τότε μὲν οὖν ἀμφότεροι τὴν ἔπαυλιν ἐπὶ τοῦ χώματος ἐποιήσαντο οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι.*

159 (156). SELEUCUS] *οὐ δυνάμενος δὲ πείθειν ἐξ ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ προειρημένου βασιλέως, ἠναγκάσθη πεντακόσια τάλαντα προτεῖναι. καὶ δὴ συγκατέθετο βοηθήσειν ὁ Σέλευκος.*

---

1. de Thasiorum prytanibus agi suspicatur *Sch* 3. v. *ὄττα* 6. Athen. 2 p. 45b 12. conf. adnot. ad p. 1201, 30. 1202, 1 14. v. *αὐτοτελής* 18—22. fragmentum ex reliquiis Polybianis quae v. *ἀμυνόμενοι, ἀναιρεῖσθαι, ἐμβαίνειν, πέλας* disiectae sunt, probabiliter restituit Ernestus vol. III p. 283, ad librum XXXVI refert Nissen. Mus. Rhen. XXVI 275 23. v. *ἔπαυλις*; ad lib. 39, 3 refert *Sch* 26. v. *ἀκέραιος* et partim v. *ἐξ ἀκεραίου*

160 (157). SIDETAE] *ὁ δὲ ἔπλει παράπλαυς ποιησάμενος τοὺς Σιδητῶν πάρωνας· ἧκον γὰρ Ῥοδίοις εἰς συμμαχίαν.*

161 (158). SCIPIO] *Πολύβιος· ὡσανεὶ καὶ τὸ αὐτόματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος πράξεις, ὥστ' ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνεσθαι τῆς προσδοκίας.*

162 (159). *Οὐ μὴν οὐδὲ τὸ πάρεργον ἄξιον σιωπῆσαι, καθάπερ ἀγαθοῦ τεχνίτου. περὶ τοῦ Σκιπίωνος λέγων ὁ Πολύβιος.*

163 (160). *Σκιπίων ὁ Ῥωμαῖος συνεβούλευσεν* [*οὕτως*] *ἢ μὴ πειράζειν, ἢ οὕτως ὥστε ἐκ παντὸς τρόπου τέλος ἐπιθεῖναι τῇ πράξει. τὸ γὰρ δὶς πρὸς τὸν αὐτὸν πειράζειν ἅμα μὲν ἐπισφαλές, ἅμα δ' εὐκαταφρόνητον γενέσθαι ποιεῖ παντελῶς.*

164 (161). *Οἱ δὲ διαζηλοτυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπεβάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ.*

165 (162). *Οἱ δὲ Ῥωμαῖοι ὑπερευδοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων.*

166 (163). SCIPIO AFRICANUS MINOR] *Σκιπίων γοῦν ὁ Ἀφρικανὸς ἐπίκλην, ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσι, πέντε μόνους ἐπήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος καὶ Ποσειδώνιος. καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ' ἐκείνου πριαμένους πέμψαι αὐτῷ.*

---

1. v. *παρῶναι* (sic prave pro *πάρωνες*) *ὁ δὲ*] "an Eudamus, praefectus classis Rhodiorum? Liv. 37, 22 seq." *Sch* *παράπλους* idem pro *παρόπλους* 4. v. *ἐσωματοποίει*; ad Scipionem Africanum maiorem refert *Sch*, ad Scipionem minorem librumque XXXVII Nissen. Mus. Rhen. XXVI 276 8. v. *παρέργως*; ad Scipionem Africanum maiorem refert *Sch* 11. v. *πειράζειν* 13. *πειράζειν*] *προσκόπτειν* coni. *Ca* 1026, *πταίειν* *Sch* coll. 31, 19, 5, del. Bernhardyus 16. v. *διαζηλοτυπούμενοι*; "an de maiore Africano agitur in Sicilia versante? conf. Liv. 29, 19" *Sch*; ad Scipionem minorem Polybiique fragmenta quae sunt 36, 8 refert *Hu* (consentit Nissen. Mus. Rhen. XXVI 276) 18. *ὑπερευδοκούμενοι*; ad Scipionem Africanum minorem librumque XXXVII refert Nissen. Mus. Rhen. XXVI 276 21. Athen. 6 p. 273a

167 (164). *Στείλασθαι*] *ὀλίγοι δέ τινες, δεδιότες μή ποτ' οὐ δυνάμενοι στείλασθαι καταφανεῖς γένωνται, ἀνέφερον τὸ χρυσίον.*

168 (165). *Στύπη*] *πηγνύντες εἰς τὴν γῆν ὀρθὰ τὰ* 1188
στύπη, ψαύοντα ἀλλήλων, ἐν ἡμικυκλίου σχήματι.

169 (166). *Συνέθηκεν*] *τοῦτο συνέθηκεν ὁ βασιλεύς, καὶ ἐκ λογισμῶν εἴκασε τὸ γινόμενον.*

170. *Συνέχον*] *τὸ δὲ συνέχον ἡγεμόνα καὶ προστάτην ἀξιόχρεων.* * 171. *ἦν δὲ τὸ συνέχον τῆς ὑποθέσεως αὐτῶν ὡς οὔτε φρουρὰν οὔτε ὕπαρχον εἰσδέξαιντο καὶ τῆς κατὰ τοὺς νόμους πολιτείας οὐκ ἂν ἐκχωρήσειαν.*

172 (168). *Συντάξας*] *Πολύβιος· συντάξας ἐλαύνειν κατὰ σπουδὴν ὅσον ἔχει δυνάμεως.*

173 (169). *Σύνταξις*] *Πολύβιος· ταῦτα ἐν ταῖς πρὸ τοῦ συντάξεσι δεδηλώκαμεν.*

174 (170). *Συστήσας*] *Πολύβιος· τοῦτον ἐξαπέστειλε συστήσας ἱππεῖς πεντακοσίους, δυναμένους ἔτι πονεῖν.*

175. *Σχεδιάζειν*] *Πολύβιος· ἁπλῶς δὲ πάντα κατὰ τὸ συνεχὲς ἐκ τῆς ἀρχῆς ἄχρι τέλους ἐσχεδιάσθαι καὶ διημαρτῆσθαι.*

176 (172). *Σωματοποιεῖν*] *ἐμοῦ δὲ ταχέως συγκαταθεμένου, καὶ σωματοποιήσαντος τὴν ἐπιβολὴν τῷ βλέπειν διότι ὀρέγεται τῆς τοιαύτης ὑποθέσεως.*

177 (173). *Ὁ δὲ ἔφασκε δεῖν μὴ προΐεσθαι τοὺς ἐχθροὺς ἐκ τῶν χειρῶν, μηδὲ σωματοποιεῖν τὴν τόλμαν αὐτῶν φυγομαχοῦντας.* 178 (174). *ὁ δὲ βραχείας ἐπιλαβόμενος ἐλπίδος ἐκ τῶν πολιορκουμένων ἐσωματοποίει ταύτην.* 179 (175). *καὶ αὖθις Πολύβιος· ὁ δέ, ὡς κηδεμονικὸς φίλος, πᾶν ἐμηχανᾶτο δι' οὗ τὰ τῶν ἐχθρῶν σωματοποιήσει, τοῖς δὲ σφετέροις πράγμασι περιστήσει τοὺς μεγίστους κινδύνους.*

---

1. v. *στειλάμενοι*; conf. Mauritium Müller Fleckeiseni annal. a. 1870 p. 245 18. v. *ἐσχεδίαζον* et partim v. *σχεδιάζειν* (ubi *ἀπ' ἀρχῆς*) 21. v. *σωματοποιήσαντες* 24. v. *σωματοποιῆσαι*

180 (176). TARRACO] *Πολύβιος· ὅτι οἱ Ῥωμαῖοι τὰς μὲν ναῦς ἐνεώλκησαν, τοὺς δὲ ἐν τῇ Ταρράκωνι συναθροίσαντες ἐκ τῶν προγεγονότων ἐλαττωμάτων ἐπίνειον ἐποίησαν, ἐπὶ τῷ προκαθίσαντας ἐπὶ τῆς διαβάσεως διαφυλάξαι τοὺς συμμάχους.*

181 (177). *Τελεσιουργήσας*] *Πολύβιος· περὶ τὸ τῆς τάφρου χεῖλος τελεσιουργήσας τὴν πρᾶξιν.*

1189 182 (180). *Τύλος*] *Πολύβιος· τῆς πέτρας αὐτοῖς δυσχρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν αὐτῇ, τοῖς τύλοις κρατοῦσι τὴν σύριγγα τὴν προσαγομένην.*

183 (181). ETRURIA] *οὐ γὰρ ἐδόκει αὐτῷ, τὸν ἐν Τυρρηνίᾳ πόλεμον ἀτελῆ καταλείποντι, περὶ τῶν ἐκεῖ πόλεων πραγματεύεσθαι, δεδοικότι μὴ κατατρίψειεν ἅπαντα τὸν τῆς ἀρχῆς χρόνον, οὐ πολὺν ὄντα, περὶ τὰς ἐλάττους ἀσχολούμενος πράξεις.*

184 (182). *Τύχη*] *Πολύβιος· εἰ χρὴ τύχην λέγειν ἐπὶ τῶν τοιούτων· μή ποτε γὰρ αὕτη μὲν κενῶς κληρονομεῖ τοιαύτην φήμην, αἴτιοι δ' εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις, τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον.*

185 (184). *Ὑπερισθμίσας*] *ταχὺ δὲ τοὺς κέλητας καὶ τὰς ἡμιολίας ὑπερισθμίσας ἀνήχθη, σπεύδων καταλαβεῖν τὴν τῶν Ἀχαιῶν σύνοδον.*

186 (185). HYRTACUS] *Ὑρτακός, ἡ καὶ Ὑρτακῖνος, πόλις Κρήτης. ὁ πολίτης Ὑρτακῖνος. Πολύβιος δὲ τὸ θηλυκὸν Ὑρτακίνη, ἀπὸ τοῦ Ὑρτακῖνος ἐθνικοῦ.*

187 (186). FABIUS] *Πολύβιος· μετὰ τῶν ἐν τῇ πατρίδι*

---

1. v. *ἐπίνειον*; "de Neronis forte in Hispaniam adventu post Scipionum calamitatem egerat hoc loco Polybius, quamquam non omnibus momentis conveniunt quae de ea re Livius habet 26, 17" *Sch* 2. post *τοὺς δὲ* add. *στρατιώτας* vel *συμμάχους Sch* 8. v. *τύλα* et partim v. *τύλος* *δυσχρηστίας* codices v. *τύλα* 11. v. *κατατρίψειν* 12. *ἐκεῖ Va* 216 pro *ἐκείνῃ* 16. v. *τύχη* et partim v. *τῷ νῦν λόγῳ* 19. *τοῦ ταῖς μὲν αὐτὴν ἐπιφέρειν* vel *ἐπιθεῖναι Hu* 21. v. *ἡμιολίαις* et *ὑπερισθμ.*; "videtur haud dubie agi de Philippo rege" *Sck* 24. Stephanus Byz. 27. v. *πρᾶξις*; ex nescio qua parte historiae belli Annibalici ductum" *Sch*

φίλων κρύβδην πρᾶξιν κατασκευασαμένου, καὶ προσενεγκόντος τῷ Φαβίῳ τὸν λόγον.

188 (187). *Φαντασία*] *εἰδὼς γὰρ ὅτι φαντασία περὶ αὐτόν ἐστιν ὡς ἔχοντα χρήματα μεθ' ἑαυτοῦ πλείω, ἡρμόσατο πρὸς τὴν ὑπόθεσιν ἐνδεχομένως.* 189 (188). *καὶ αὖθις· οἱ δὲ Ῥωμαῖοι μετὰ μεγάλης φαντασίας καὶ συμπαθείας τοῦ δήμου προῆγον ἐπὶ τὰς πράξεις.*

190 (189). PHILIPPI] *Φίλιπποι πόλις Μακεδονίας* * * * *ὁ πολίτης Φιλιππεύς, Φιλιππηνὸς δὲ παρὰ Πολυβίῳ.*

191 (190). PHILIPPUS] *Πολύβιος· ὁ δὲ Φίλιππος ἐδυσχέραινεν ἐπὶ τῇ τῶν Κερκυραίων ἀπαξιώσει.*

192 (191). *Πολύβιος· ἐπεὶ τὸν Φίλιππον ἐκκλείουσιν οἱ καιροί, βούλεσθαι τὸν βασιλέα τὴν ἐπιγραφὴν τῆς πράξεως ἐκείνῳ περιποιῆσαι, ὡς ἐν εὐεργεσίᾳ προφέρων τούτῳ τοὺς λόγους.*

193 (192). *Πολύβιος· ὁ δὲ Φίλιππος διαδοὺς ὅτι μέλλει σιτομετρεῖν, ἐκήρυξεν, ὅσοι μὴ πλεῖον ἔχουσι τριάκοντα* 1190 *ἡμερῶν σῖτον, ἀπογράφεσθαι πρὸς αὐτόν.*

194 (193). *Οἱ δὲ ἀβλεπτοῦντες, καὶ αἰδούμενοι ἀντοφθαλμεῖν πρὸς τὸν Φίλιππον, ἐβοήθουν.*

195 (194). PHILOPOEMEN] *ὅτι Φιλοποίμην μετὰ δευτέραν ἡμέραν ἀπὸ τῆς πρὸς πόλεμον ἐξόδου παρήγγειλε τὰ δύο σῖτα τρία ποιεῖν, ὅτε βούλοιτο μίαν ἡμέραν προσλαβεῖν, ποτὲ δὲ τὰ δύο τέτταρα.*

196 (195). *Φρεατοτύπανα*] *φρεατοτύπανα ὄργανά τινα παρὰ Πολυβίῳ.*

197 (197). *Φυλάκια*] *Πολύβιός φησιν· ὁ δὲ κατέσχεν ἀμφότερα τὰ κατεσκευασμένα φυλάκια, πεντήκοντα πόδας διεστῶτα ἀλλήλων.*

---

1. *κρύβδην Hu, τρίτην* vel *τρίτον* codices 3. "videtur agi de callido Hannibalis consilio, quo apud Cretenses usus est; de quo conf. Cornelium Nep. 23, 9". *Sch* 6. *οἱ δὲ Ῥωμαῖοι* cet.] conf. adnot. ad p. 1157, 21. 22 8. Stephanus Byz. 10. v. *ἀπαξίωσις* 12. v. *ἐκκλείουσι* 14. *προσφέρων Hu, προφέροντι* et tum *τούτους τοὺς λόγους* Bernhardyus 16. v. *σιτομετρεῖν* 19. v. *ἀβλεπτήματι* 21. v. *σῖτα*; hoc fragmentum cum Livio 35, 28 (?) comparat *Na* 364 25. Hesychius; "fortasse vocabulo isto usus erat Polybius eo loco (conf. reliq. lib. IX cap. 43), ubi dixit de arvis ex Euphrate fluvio irrigari solitis" *Sch*

198 (199). *Φωτίζειν*] οἱ δὲ Ῥωμαῖοι νομίσαντες ἤδη τὸν καιρὸν παραδιδόναι φωτίζειν τὸ κατὰ τὴν ἐντολὴν ἀπόρρητον.

199 (198). *Χορήγια*] Πολύβιος· μὴ οἷον κατὰ θάλατταν τὰς παρασκευὰς καὶ τὰ χορήγια παρακομίζειν τοῖς στρατοπέδοις, μηδὲ ἐπὶ ὑποζυγίων, ἀλλ' ἐν ταῖς πήραις δέχ' ἡμερῶν ἔχοντας ἐφόδια.

200 (200). *Ψυχαγωγεῖν*] φησὶ Πολύβιος· οὗτοι μὲν περὶ ταῦτα διέτριβον, ψυχαγωγοῦντες τὰς δυνάμεις.

ACCEDUNT ALIA QUAEDAM SUIDAE FRAGMENTA

auctoribus iis quorum nomina adscripta sunt
ad Polybium relata.

201. *Ἀπεκάθητο*] ὁ δὲ Σκιπίων ἀπεκάθητο πρός τινι πυραμίδι, θεωρῶν τοὺς αὐτομόλους καὶ τὴν τούτων ἀπόνοιαν. Valckenarius.

202. *Βιῶνται*] προδήλου δ' οὔσης τοῖς Καρχηδονίοις τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς, ὅτι βιῶνται διὰ τοῦ πτώματος τοῦ τείχους, παρεσκευάζοντο πρὸς τὴν χρείαν. Valckenarius (conf. *Di* vol. IV p. 163); ad librum XXXVI refert Nissen. Mus. Rhen. XXVI 276.

203. *Δείξαντες*] οἱ δὲ αἰφνιδίως ἐπεκθέουσι τῷ τάγματι καὶ διὰ τῆς φάραγγος δείξαντες (ἐξαναστάντες *Hu*) προσπίπτουσι τοῖς Ῥωμαίοις. *Va* 213.

204. *Ἐθελοντήν*] τοὺς παραβόλους κινδύνους ἐθελοντὴν ἀναδεδεγμένος. Tittmannus ad Zonarae lexicon tom. I p. 625.

205. *Μεσολαβηθείς*] τὸν δὲ υἱὸν ἔπεισεν, εἰ τύχοι μεσολαβηθεὶς αὐτὸς ὑπὸ τῆς πεπρωμένης, ἐξενεγκεῖν τὸν κατὰ Ῥωμαίων πόλεμον. "Haec quin ex Polybio sint desumpta stili forma dubitare non patitur: intelligenda vero sunt de Philippo Macedoniae rege filioque eius Perseo" Hemsterhusius. (Immo Diodori verba esse videntur, in quibus tamen exstat aliqua sermonis Polybiani species a Diodoro ex illo fonte expressa).

206. *Παράτοπον*] παρὰ τόπον ὁρμίσαντες (sic cod. A, scil. τὰς ναῦς; alii ὁρμήσαντες) διὰ τὴν ἀπειρίαν, ἔστι δ' ὅτε καὶ διὰ τὰς ἀμπώτεις τῆς θαλάττης. *Hu*.

---

8. ν. ψυχαγωγεῖ.

207. *Περίζωμα*] *γυμνῶν μαχομένων τῶν Ῥωμαίων ἐν τοῖς περιζώμασι.* Toupius; ad Polyb. 6, 25, 3 refert *Sch.*

208. *Σαμβύκαι*] *οἱ δὲ προσεβοήθουν ἐπὶ τὸ διατείχισμα καὶ πρὸς τοὺς ἀπὸ τοῦ λιμένος ἐπερείδοντας* (sic *Sch* pro *ἀπὸ τῶν ὑπερειδόντων*) *ἐπὶ τὸ τεῖχος τὰς* (sic Portus pro *τοὺς*) *σαμβύκας.* *Sch* opusc. II p. 187 s.

CONSPECTUS FRAGMENTORUM A SCHWEIGHAEUSERO EDITORUM

I. FRAGMENTA HISTORICA ET GEOGRAPHICA.

I = 37 huius editionis. II = 4. III = 5. IV = Polyb. 22, 9, 7. V = 7. VI = 32. VII = 33. VIII = 35. IX. *Ἡ τῶν Ἀράβων βασιλεία, διαδεξαμένη τὴν τῶν Χαλδαίων, διήρκεσεν ἔτη σιε'. * * * ταύτην Ἀσσυρίων μα' διεδέξαντο βασιλεῖς, οἳ καὶ ἀρξάμενοι ἀπὸ τοῦ ͵γσις' καθολικοῦ ἔτους κόσμου ἔληξαν εἰς τὸ ͵δχοε' ἔτος τοῦ κόσμου, διαρκέσαντες ἔτη ὅλα ͵αυξ' ἀπὸ τοῦ πρώτου αὐτῶν Βήλου ἕως τοῦ μα' Θωνοσκογκολέρου τοῦ καὶ Σαρδαναπάλλου, ὡς συμφωνοῦσι πολλοὶ τῶν ἐπισήμων ἱστορικῶν, Πολύβιος καὶ Διόδωρος, Κεφαλίων τε καὶ Κάστωρ καὶ Θάλλος καὶ ἕτεροι.* Georg. Syncell. Chronogr. p. 92b ed. Paris. (p. 172 ed. Guil. Dindorf.). Conf. *Di* vol. IV p. 152.

X = 90. XI. *Οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον.* Suid. v. *ἐμπλασσόμενοι.* Conf. praeter *Sch* ad h. l. *Di* vol. p. 173.

XII = 91. XIII = 95. XIV = 96.

XV. Suid. v. *εὐψυχία. καθάπερ γὰρ* cet. "Inter Polybii fragmenta retulit Valesius, cum peraeque ex oratione alicuius sophistae decerptum videri possit" *Sch.*

XVI = 183. XVII = 79. XVIII = 187. XIX. Vide adnot. ad lib. XXIII extr. XX. *Οἱ δὲ Κελτοὶ ἰδόντες τοὺς Ῥωμαίους μάχεσθαι παρεσκευασμένους, καὶ δόξαντες ἐξησθενηκότας τὰ σώματα ὑπὸ λιμοῦ τὸν τάχιστον αἱρεῖσθαι τῶν θανάτων.* Suid. v. *ἐξησθενηκότας.*

XXI = 23. XXII. Suid. v. *θωράκιον.* Vide *Sch* ad h. l. XXIII = 34. XXIV = 186. XXV = 113. XXVI = 100. XXVII = 102. XXVIII = 104. XXIX = 108. XXX = 105. XXXI = 103. XXXII = 111. XXXIII. *Μοτιηνή, χωρίον Ἰβηρίας, ἄποικος Ῥωμαίων Πολύβιος τρίτῳ.* Stephanus Byz. "Probabilius est hic quoque, quod centies factum est in libris Stephani, accidisse ut *ὁμοιοτέλευτον* causa corruptelae exstiterit. scripsisse videtur ethnico-

graphus: *Μοτιηνή, χωρίον Ἰβηρίας. Μοτίνη, πόλις Ἰταλίας, ἄποικος Ῥωμαίων*". Meinekius. Sic *τρίτῳ*, quod Stephanus citat, est Polyb. lib. 3, 40, 8.

XXXIV = 115. XXXV = 63. XXXVI = 127. XXXVII = 128. XXXVIII = 131. XXXIX = 132. XL. Suid. v. *πυρσουρίδας.* Vide *Sch* ad h. l. XLI ss. = 190 ss. XLVII = 9. XLVIII s. = 150 s. L = 135. LI = 137. LII = 136. LIII = 152. LIV = 154. LV = 153. LVI s. = 156 s. LVIII ss. = 161 ss. LXIV s. = 159 s. LXVI = Diodor. 14, 10, 3. LXVII = 180. LXVIII = Diodor. 29, 33 ed. Dind. LXIX. *Τὸν δὲ καθήμενον περὶ τὰ Τύανα κατηργηκέναι καὶ καταπροΐεσθαι* (*καταπροεῖσθαι Hu*) *τοὺς καιρούς.* Suid. v. *κατηργηκέναι.*

LXX. Suid. v. *Βορίανθος.* Vide *Sch* ad h. l.

II. FRAGMENTA GRAMMATICA.

I. *Ὁ δὲ φέρων ἐκαρτέρει τὰ τῶν ἰδιωτῶν ἀβλεπτήματα, τὰ δὲ τῶν λογικωτέρων αὐτὸν ἠνία.* Suid. v. *ἀβλεπτήματι.*

II s. = 1 s. IV. *Ἠγωνία δὲ τοὺς στρατιώτας μὴ ἐπιλείπῃ τὰ ὀψώνια.* Suid. v. *ἀγωνιῶ.*

V = 3. VI. *Καὶ αὖθις Πολύβιος· ἐπικρύπτειν ἅπασι τὴν ἀθεσίαν αὐτῶν καὶ τὴν ἀβεβαιότητα.* Suid. v. *ἀθεσίαν.* (*Ἐπικρύπτεσθαι πάντας* vel *πᾶσαν* scribendum esset, ut Polybiana verba videri possent.)

VII = 6. VIII = 8. XI ss. = 10 ss. XIV ss. = 16 ss. XXI ss. = 24 ss. XXVIII. *Δείσαντες οὖν τὸ ἀπραγμάτευτον, λυπρᾶς οὔσης αὐτῶν τῆς γῆς καὶ πάσης ἀθρόον ἀγορᾶς διακλεισθέντες, ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον διαφθαρῆναι.* Suid. v. *ἀπραγμάτευτον* et partim v. *διακλεισθέντες.* At haec alienissima esse a Polybio, si opus sit, ostendit exordium huius fragmenti v. *ἐδωδίμων* servatum.

XXIX = 36. XXX = 39. XXXI = Polyb. 23, 12, 1. XXXII = 40. XXXIII = 42. XXXIV = Polyb. 23, 12, 2. XXXV ss. = 43 ss. XLI = Polyb. 33, 17, 1. XLII ss. = 50 ss. XLVIII ss. = 58 ss. LIII ss. = 64 ss. LXIII = Polyb. 33, 17, 2. LXIV = 175 LXV ss. = 76 ss. LXVIII ss. = 80 ss. LXXI s. = Xenoph. anab. 2, 4, 26. LXXIII = 84. LXXIV = 83. LXXV ss. = 85 ss. LXXIX. *Οἱ δὲ πλέονες καθήρηντο τὰς γνώμας ἐπὶ τοσοῦτον ὥστε τῆς πίστεως τῆς πρὸς βασιλέας* (*βασιλέα* codex Bruxell., *τὸν βασιλέα Di* vol. IV p. 166) *ὑπὸ τοῦ περιδεοῦς ἀφίσταντο.* Suid. v. *καθήρηντο.*

LXXX = 89. LXXXI = Polyb. 15, 24, 4. LXXXII = 92. LXXXIII = Polyb. 21, 12. LXXXIV = 107. LXXXV s. = 93 s. LXXXVII. *Τὸ δ' ἐναντίον κατεριθευομένου τοῦ βασιλέως καὶ τῆς χώρας ἀπεχομένου καὶ κατὰ τὴν δικαιοδοσίαν ἐξακριβοῦντος ἐπιμελῶς,*

ἔλαθον ἐκλυθέντες ταῖς διανοίαις, κατολιγωρήσαντες τῆς ἑαυτῶν ἀσφαλείας. Suid. v. *κατεριθευομένου.*

LXXXVIII ss. = 97 ss. XCI = 101. XCII = 110. XCIII = 112. XCIV = 114. XCV s. = 117 s. XCVII = Polyb. 11, 1, 1. XCVIII s. = 120 s. C ss. = 123 ss. CIII s. = 129 s. C.V = Dionys. Hal. ant. 9, 15. CVI = 133. CVII ss. = 141 ss. CXV = Polyb. 29, 18. CXVI = 155. CXVII s. = 167 s. CXIX = Xenoph. anab. 1, 5, 8. CXX ss. = 172 ss. CXXIII = Polyb. 33, 17, 3. CXXIV ss. = 176 ss. CXXVIII s. = 181 s. CXXX = 184. CXXXI. *Οἱ δὲ Χριστιανοὶ θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα. καὶ Πολύβιός φησι.* Suid. v. *τύχη.* Mentionem de Polybio factam ad locum paulo ante in eodem vocabulo citatum (fragm. 184) pertinere demonstrat *Di* vol. IV p. 149.

CXXXII = 185. CXXXIII s. = 188 s. CXXXV = 196. CXXXVI. *Θεασάμενοι δὲ τὸν φρονηματισμὸν τῶν ἀνθρώπων ἔν τε ταῖς κατ' ἰδίαν ὁμιλίαις καὶ ταῖς κατὰ κοινὸν ἐντεύξεσιν, ἐξ αὐτῆς ἐπανῆλθον ἐς* (ὡς *Di* vol. IV p. 173) *τὸν στρατηγόν.* Suid. v. *φρονηματισμόν.*

CXXXVII = 197. CXXXVIII s. = 199 s.

CONSPECTUS FRAGMENTORUM A LUD. DINDORFIO EDITORUM.

Di	*Hu*	*Di*	*Hu*	*Di*	*Hu*	*Di*	*Hu*	*Di*	*Hu*
1	6	21	25	39	66	58	116	78	161
2	9	22	26	40	104	59	117	79	179
3	10	23	39	41	180	60	lib. 11, 1, 1	80	181
4	12	24	40	42	68	61	122	81	182
5	13	25	41	43	108	62	121	82	184
6	111	26	adnot. ad p. 868, 25 et p. 1130, 5	44	76	63	125	83	186
7	109			45	77	64	162	84	190
8	23			46	80	65	127	85	196
9	191	27	46	47	86	66	133	86	197
10	24	28	7	48	88	67	187	87	199
11	27	29	45	49	90	68	140	88	200
12	28	30	47	50	93	69	5	89	3
13	37	31	48	51	98	70	154	90	159
14	30	32	50	52	99	71	155	91	126
15	91	33	52	53	101	72	193	92	8
16	33	34	192	54	112	73	174	93	11
17	84	35	56	55	113	74	172	94	157
18	34	36	59	56	p. 1390 extr.	75	173	95	14. 15. 35. 32
19	36	37	63			76	175		
20	156	38	158	57	114	77	166	96	21

Di	Hu	Di	Hu	Di	Hu	Di	Hu
97	20	119	71	141	205	161	144
98	18	120	72	142	107	162	145
99	22	121	75	143	118	163	146
100	83	122	78	144	lib. 1, 36, 4	164	147
101	38	123	81	145	119	165	148
102	202	124	82	146	153	166	136
103	42	125	95	147	120	167	149
104	164	126	85	148	123	168	lib. 29, 18
105	43	127	87	149	124	169	195
106	44	128	89	150	125	170	132
107	150	129	92	151	163	171	167
108	115	130	79	152	160	172	168
109	61	131	94	153	129	173	170. 171
110	54	132	183	154	130	174	57
111	58	133	152	155	Dionysius Hal. ant. 9, 15	175	169
112	60	134	128			176	165
113	131	135	135	156	141	177	185
114	62	136	97	157	138. 139	178	188
115	65	137	96	158	73	179	189
116	67	138	103	159	151	180	198.
117	69	139	137	160	142. 143		
118	70	140	110				

ADDENDA ET CORRIGENDA.

Cum quarti huius voluminis pars fere dimidia typis iam expressa esset, Henricus Nissen, cuius egregiam operam Polybio nostro in quaestionibus Livianis navatam totiens laudavi, misit ad me novas quaestiones de Polybii historiae reliquiis recte componendis, quas Musei Rhenani volumini XXVI (p. 241—282) inseruerat. Quibus acceptis ut insigni operis Polybiani concinnitate subtiliter detecta et illustrata non mediocriter laetatus sum, ita valde dolui, quod ea ratio quam in hoc volumine partim secundum priores Nisseni quaestiones partim Schweighaeusero auctore inieram iamque ad finem paene perduxeram, tunc mutari non potuit. Nec ab animo abest quaedam suspitio fieri posse, ut aliorum historicorum philologorumque inquisitionibus singulae fragmentorum partes rursus iis locis quos nunc Nissenus constituit dimoveantur; quamquam universa eiusdem ratio omnisque operis distributio tam congrua est et arti antiquorum scriptorum conveniens, ut vix in dubitationem vocari posse videatur. Non multo post quam Nisseni quaestiones vulgatae sunt, accessit Augusti Metzung libellus de Polybii librorum XXX—XXXIII fragmentis ordine collocandis, quem vir antiquae historiae peritissimus ad assequendos summos in philolosophia honores edidit et per mihi comiter misit. His iam auctoribus in fine huius editionis tabulam omnis Polybii historiae adscripta mea ac Schweighaeuseri librorum capitumque notatione composui. Ibi priores Nisseni quaestiones (vid. praef. vol. III p. IV) littera *U.*, recentiores, de quibus modo dictum est, *M. Rh.* significavi. Iam cetera quae quinquennii spatio, ex quo haec editio prodire coepit, addenda vel corrigenda accesserunt hic in medium confero.

1, 2, 6 p. 2, 28: *τῆς δ' Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν ἰσχνῶς εἰπεῖν οὐδ' ἐγίνωσκον*] *σχεδὸν ὡς* pro *ἰσχνῶς* emendat Lud. Dindorfius praef. vol. IV p. XIII s.

Adnot. ad p. 2, 8: *et sic infra ubicunque*] adde *ante consonas.*

1, 6, 2 p. 7, 12: *τῇ περὶ τὸν Ἐλλέπορον ποταμὸν μάχῃ*] *Ἕλωρον* collato Diodoro 14, 104, 1 dubitanter coni. Fr. Osannus commentar. semin. Gissensis spec. VI p. 14 s. (a. 1858). Verum *Ἐλέπορον* legitur apud Polyaenum 5, 3, 2.

1, 8, 3 p. 9, 31: *Μεργάνην*] *Μοργύναν* Fr. Osannus l. c. p. 16 commendat collato Stephano Byz., qui Philistum Syracusanum citat; et hoc ipso Polybium usum esse videri. At Polybianum *Μεργάνη* propius quam *Μοργύνα* abest a formis *Μοργάντιον*, *Μοργαντίνη* cet., quas et scriptores et nummi exhibent.

1, 18, 7 p. 21, 14: *δυσχρηστούμενος Ἀννίβας* cet.] nonnulla ex his habet Hero de repellenda obsid. p. 321, 22.

1, 21, 10 p. 26, 17: *λαβὼν πεντήκοντα ναῦς ἔπλει*] sine dubio *ἐπέπλει* perinde ac 1, 23, 2 Polybius scripsit.

1, 25, 3 p. 30, 17: *αὕτη μὲν ταῖς ὑπηρεσίαις ἐξηρτυμένη*] ano-

nymus vir doctus, qui censuram primi Schweighaeuserianae editionis voluminis egit in annalibus Gothanis (*Gothaische gelehrte Zeitungen auf das Jahr* 1789 vol. I p. 636), pro *μὲν ταῖς* coniecit *βελτίσταις*, idque Ernesto Schulzio Mus. Rhen. XXIII p. 427 s., nisi quod is *μὲν* servat, probatur. Verum si quid mutandum (quod mihi quidem vix videtur), *διαφερόντως* ante *ταῖς ὑπηρεσίαις* additum propius Polybii usum accedat.

1, 28, 11 p. 35, 11: *καὶ πάλαι ἂν ἀπολώλεισαν*] *πάντες* emendat Lud. Dindorfius praef. vol. IV p. v.

1, 29, 6 p. 36, 18: *οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς Ἀσπίδος καὶ φυλακὴν ἀπολιπόντες . . . ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην πέμψαντες . . . μετὰ δὲ ταῦτα . . . ἀναζεύξαντες* cet.] *δὲ* post *μετὰ* del. Madvigius Adversar. crit. I p. 481.

1, 29, 7 p. 36, 22: *πλῆθος τῆς τετράποδος λείας*] *τετραπόδου* cum codicibus servatum esse malim, quoniam testis duplicis adiectivi formae accedit Diodorus. Conf. Lud. Dindorf. praef. ad Diodori volumen I Lipsiae a. 1866 editum p. xxxvi.

1, 37, 5 p. 45, 11: *ἔλαθον ἔξω πελάγιοι*] *ἔδραμον* correxi in Fleckeiseni annalibus a. 1868 p. 392; postea *ἔθεον* proposuit Lud. Dindorfius praef. vol. IV p. xiv.

1, 37, 8 p. 45, 23: *ποτὲ δὲ καὶ σπανίως ἀποτυγχάνουσι*] *πάντως* coni. Dindorf. l. c. p. xv.

1, 47, 7 p. 57, 24: *θεωρῶν δ' ἐκ καταβολῆς αὐτῷ τὴν τετρήρη συνεξορμήσασαν*] *ἐξ ὑποβολῆς* coni. Ernestus Schulze Mus. Rhen. XXIII p. 428 s.

1, 48, 7 p. 58, 30: *τὸ μὲν γὰρ προσκοτοῦν καὶ βλάπτειν δυνάμενον πᾶν ἐξεφυσᾶτο*] *ἐπισκοτοῦν* e vestigiis quae in codice Vaticano a me detecta sunt restituit Lud. Dindorfius in Fleckeiseni annal. a. 1869 p. 118.

1, 58, 8 p. 70, 4: *ἕως ἂν αὐτομάτως ποτὲ περιπεσόντες αὐτοῖς καὶ ῥᾳδίως ἀλλήλων διαδράξωνται*] *αὖθις* pro *αὐτοῖς* (sic Vaticanus) coni. Schweighaeuserus in lexico Polyb. s. v.

1, 62, 6 p. 74, 9: *τοῦ γὰρ αὐτοῦ νομιστέον εἶναι ἡγεμόνος τὸ δύνασθαι βλέπειν* cet.] *εἶναι* delet Dindorf. praef. vol. IV p. vi.

1, 74, 13 s. p. 87, 14: *λαβὼν καιροὺς δὶς μὲν ἐκ παρατάξεως εἰς τὸ νικᾶν δὶς δὲ ἐξ ἐπιθέσεως*] aut delenda esse verba *εἰς τὸ νικᾶν* aut pro his *συμβαλεῖν* interponendum censet Dindorf. l. c. p. vii s.; proxima autem, sicut in libris scripta sunt, servat: *ὅτε μὲν στρατοπεδευόντων σύνεγγυς αὐτῷ τῶν ὑπεναντίων*, post quae coll. 5, 80, 7 haec fere excidisse statuit: *ὅτε δ' ἐξιόντων καὶ λεηλατούντων* vel *ὑδρευομένων καὶ προνομευόντων*.

Adnot. ad p. 93, 3: *τῇ* A^2] lege *τῇ* A^2.

Adnot. ad p. 104, 7 pro *tria quattuorve* lege *duo*.

2, 1, 6 p. 105, 2: *κατὰ τὰς Ἡρακλέους στήλας*] recte Dindorfius *Ἡρακλείους* et sic per *ει* p. 224, 8; 225, 28; 246, 25; 958, 13. 19, ubi in mea editione e codicum auctoritate *Ἡρακλέους* legitur. Contra *ει* ipsi libri praebent p. 224, 12. 15. 31. 33; 225, 30; 226, 2; 719, 1; 759, 12; 958, 23. 29.

2, 4, 6 p. 107, 32—34: haec in brevius contracta citat Athenaeus 10 p. 440^a.

2, 6, 11 p. 110, 12: *ἐγένοντο καταφανεῖς ἀκρίτως μὲν κεχρημένοι τότε τοῖς εὐεργέταις*] *ἀχαρίστως* Madvigius adversar. crit. I p. 481.

2, 8, 2 p. 111, 25: *εὐθὺς μὲν*] coniecturam meam *ἔσθ' οὓς* exemplis quibusdam comprobavi quaest. Polyb. II p. 5, quibus iam addas 34, 7, 6, ubi ex ipsa Polybii oratione *ἔσθ' ὅπου* Strabo servavisse videtur.

2, 9, 2 p. 113, 5 s.: λόγῳ μὲν — ἐπὶ τὴν πόλιν citantur in Etymologico Vindobonensi p. 119, 11 ed. Nauck., ubi omissum est χάριν.

2, 11, 1 p. 115, 7: Αὖλος pro Λεύκιος ipsius Polybii, non librariorum error esse videtur. Conf. indicem.

2, 11, 11 p. 116, 6: Παρθεινῶν] Παρθίνων commendat Meinekius ad Stephanum Byz. v. Πάρθος.

2, 13, 5 p. 118, 13: αὐτόθεν μὲν οὖν ἐπιτάττειν ἢ πολεμεῖν οὐκ ἀπετόλμων] restituendum est secundum primam Vaticani manum οὐ κατετόλμων, ut κατετόλμησαν ἐπιβῆναι scripsit Polybius 4, 7, 4.

Adnot. ad p. 120, 13: inter locos qui citati sunt pro 2, 15, 1 substitue 3, 9, 4.

2, 17, 7 p. 123, 27: Ἄνανες] lege Ἄναρες cum Theodoro Mommsen Histor. Rom. I p. 559 et 563 edit. IV; item Ἀνάρων restituendum p. 140, 3 pro Ἀναμάρων et p. 142, 29 pro Ἄνδρων (ΑΝΔΡΩΝ sine spir. et acc. Vaticanus).

2, 21, 7 p. 127, 31: Λεπίδου] Λεπέδου secundum Vaticanum restituendum esse demonstrat W. Dittenberger *Hermes* VI p. 135.

2, 21, 9 p. 128, 9: νομίσαντες... ποιήσασθαι πόλεμον] ποιήσεσθαι Madvigius adversar. crit. I p. 481; at conf. quaest. Polyb. I p. 24.

2, 22, 11 p. 129, 19: πρὸς τοὺς κατὰ Κελτοὺς πολέμους] ignarus meae emendationis Madvigius l. c. coni. πρὸς τοὺς κατὰ τούτους τοὺς τόπους πολεμίους.

2, 27, 2 p. 134, 27: προπορευομένους] προπεπορευμένους coni. Lud. Dindorfius in Fleckeiseni annal. a. 1869 p. 117.

2, 32, 1 p. 140, 3: Ἀναμάρων] vide addend. ad 2, 17, 7.

2, 32, 1 p. 140, 4: οἷς συμβαίνει μὴ μακρὰν ἀπὸ Μασσαλίας ἔχειν τὴν οἴκησιν] Μασσαλίας intactum reliqui, non quod probarem, sed quia id ex Cluveriano Πλακεντίας ortum esse incredibile videbatur. Verum, nisi fallor, hic quoque archetypi codicis unus versus interciderat sic fere: ἀπὸ | τῆς τῶν Ἀπεννίνων παρωρε|ίας, quo facto interpolator quidam, cum nihil nisi ἀπὸ ίας inveniret, ex initio cap. 16 Μασσαλίας inculcasse videtur. De spatio quod archetypi versus obtinuerunt vide Fleckeiseni annal. a. 1867 p. 292 ss. et quaest. Polyb. II p. 6 ss.

2, 34, 5 p. 142, 29: Ἄνδρων] vide addend. ad 2, 17, 7.

2, 38, 3 p. 147, 21: οὐδενὶ τῶν Ἑλλήνων] οὐδέσι Lud. Dindorfius praef. vol. IV p. XIII.

2, 41, 6 p. 151, 2: μέχρι τῆς Ἀλεξάνδρου καὶ Φιλίππου δυναστείας] quoniam de Philippo Demetrii filio h. l. cogitari non potest, relinquitur is qui Amyntae filius fuit; huius autem nomen a Polybio, rerum scriptore accuratissimo, Alexandro, qui post eum regnavit, postpositum esse quis credat? Ergo Ἀλεξάνδρου τοῦ Φιλίππου scribendum agiturque de solo Alexandro perinde ac paulo post § 9: τῶν κατ' Ἀλέξανδρον καιρῶν.

In marg. p. 162 extr. dele *a. u. 532* (conf. praef. vol. II extr.).

2, 56, 8 p. 166, 21: πειρώμενος ἑκάστοις ἀεὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ δεινά] ἐν ἑκάστοις corrigit Ernestus Schulze Mus. Rhen. XXIII p. 429.

Adnot. ad p. 184, 13 in ἱστὸριῶν dele accentum circumflexum super ο.

3, 5, 2 p. 190, 5: Ἀττάλου] αὐτοῦ, librorum scripturam, defendere conatur M. H. E. Meier *Allgemeine Encyclopädie* sect. III vol. 16 p. 403; at vide Diodori fragmentum Escurialense lib. 31, 32ᵃ ed. Dind.

3, 6, 3 p. 191, 12: πολλοῦ γὰρ δεῖ] γε δεῖν corrigit Lud. Dindorfius praef. vol. IV p. IX.

3, 15, 7 p. 200, 28: *εἰς τὸ διαλῦσαι* cum Benselero de hiatu p. 215 delet Dindorf. l. c. p. VI s.

3, 15, 11 p. 201, 14: *ἀληθινὴν* delet idem p. VIII.

3, 21, 2 p. 207, 17: *Λουτατίου*] formam *Λυτάτιος* secundum Vaticani scripturam *αὐτάτιος* libro primo ubique posui (vide cap. 59, 8; 60, 4; 62, 7). Libro tertio cum eodem Vaticano *Λουτάτιος* scribere coepi; sed *Λυτάτιος* ubique (cap. 21, 2; 29, 3; 30, 3; 40, 9) reponendum esse videtur cum Dindorfio in Fleckeiseni annal. a. 1869 p. 126.

3, 25, 3 p. 212, 10. Orationem sic interpungendam esse: *ἐὰν συμμαχίαν ποιῶνται πρὸς Πύρρον, ἔγγραπτον ποιείσθωσαν ἀμφότεροι* docet Madvigius advers. crit. I p. 481.

3, 29, 10 p. 216, 6: *ἀλλ' ἦν ἀμφοτέρων τὸ συνέχον τῆς ἐννοίας... περὶ δὲ τῶν μετὰ ταῦτα προσληφθησομένων αὐτὸ τοῦτο, μήτε ξενολογεῖν μήτ' ἐπιτάττειν* cet.] *αὐτῷ τούτῳ τῷ μήτε* cet. scribendum esse videtur Madvigio l. c.

3, 40, 2 p. 226, 30: *Τιβέριον*] quamquam sic per *ι* prima nominis syllaba in Vaticano et hic et infra p. 228. 20; 260, 5. 22; 263, 22; 266, 10; 267, 25 exarata est*), tamen scripturam *Τεβέριος*, quae in eodem Vaticano p. 251, 27. 30; 261, 23; 262, 4. 18; 263, 2; 265, 10; 268, 24 exstat, Polybio ubique restituendam esse demonstrant Lud. Dindorfius in Fleckeiseni annal. a. 1869 p. 125 s. et W. Dittenberger *Hermes* VI p. 134.

3, 40, 6 p. 227, 11: *οὐκ ἔχοντες δὲ τότε καιρόν, μετεωριζόμενοι* cet.] *δὲ καιρόν, τότε μετεωριζόμενοι* Madvigius adversar. crit. I p. 481 s.

3, 40, 8 p. 227, 19: *Μοτίνην*] urbis nomen ex hoc loco affert Stephanus Byz. emendatus a Meinekio. Conf. p. 1390 s.

3, 55, 5 p. 245, 9. Adde adnotationem: *βάθος* C^2.

3, 60, 1 p. 249, 17: *τὸ μὲν οὖν πλῆθος τῆς δυνάμεως, ὅσον ἔχων Ἀννίβας ἐνέβαλεν εἰς Ἰταλίαν* coni. Dindorf. in Fleckeiseni annal. a. 1869 p. 117.

3, 65, 9 p. 257, 2: *διὰ τὸ πλῆθος τῶν παρακαταβαινόντων ἀνδρῶν ἐν αὐτῇ τῇ μάχῃ*] post *ἀνδρῶν* lacunam statuit Friedersdorffius: vid. *Philologischer Anzeiger* a. 1869 p. 128.

Adnot. ad p. 263, 26 sic est corrigenda: *πρὸς τὸ* CD *καταστρατηγεῖν* CE: vid. Schweighaeuser. tom. VI p. 539 s.

3, 72, 21 p. 265, 21: *τὸ μὲν πρῶτον ὁρμῇ καὶ προθυμίᾳ περιῆν τὸ πλῆθος, ἐπιγενομένης δὲ τῆς . . . διαβάσεως* cet.] Sic locum emendandum esse paulo ante quam primum huius editionis volumen prodierat in Fleckeiseni annalibus a. 1867 p. 304 demonstraveram. Sed nuper Lud. Dindorfio magis placuit *περιεγίγνετο*: vid. Fleckeiseni annal. a. 1869 p. 117.

Adnot. ad p. 270, 18. De coniectura mea vide nunc quaest. Polyb. II p. 8 et conf. 14, 1, 14 p. 872, 8 s.

3, 77, 1 p. 271, 4: *κατεστρατοπέδευσε πρὸ τῆς τῶν Ἀρρητίνων πόλεως* cum Schweighaeusero utique legendum esse videtur.

3, 81, 10 p. 275, 15: *δι' ὧν εὐχείρωτος ἔσται ὁ προεστὼς τῶν πολεμίων*] *εὐχείρωτός ἐσθ' ὁ* hiatus expellendi causa proposui quaest. Polyb. II p. 5 (*ἔστ' ὁ*, i. e. *ἐστὶν ὁ*, adnotaverat Benselerus p. 221) Contra Dindorfius praef. vol. IV p. V in promptu esse scribit *ὁ προεστὼς ἔσται*; sed fortasse expungendum esse *ὁ προεστὼς τῶν πολεμίων*, quo post praecedentia *τὸν τῶν ὅλων ἡγεμόνα* non admodum opus sit.

---

*) Ad p. 260, 5 et reliquos qui sequuntur locos scripturam per iota e Vaticano in schedis meis diserte adnotavi.

3, 82, 9 p. 276, 21: *τὴν Ταρσιμένην καλουμένην λίμνην*] *Ταρσιμέννην* Frid. Ritschelius: v. praef. vol. II p. IV (ubi tamen verba *et sic reliquis locis* delenda; nam hoc uno loco scriptor lacum appellat, praeterea autem *pugnam ad Trasimenum* vocat *τὸν κίνδυνον τὸν γενόμενον ἐν Τυρρηνίᾳ* 3, 84, 15, vel *τὴν περὶ Τυρρηνίαν μάχην* 5, 101, 3, vel commemorat *τοὺς κατὰ Τυρρηνίαν ἀγωνισαμένους* 3, 108, 9).

Adnot. ad p. 277, 9. Pro Campio Madvigius emendat. Liv. p. 232 auctor correctae scripturae laudandus erat, ut iam praef. vol. II p. IV monui.

3, 92, 8 p. 288, 2: *ἐγίνετο πρὸς ἀναζυγήν*] *περὶ* coni. Dindorf. vol. IV p. 166.

3, 107, 5 p. 304, 11: *ἐδυσχρηστοῦντο ἐπὶ τῷ κατειλῆφθαι τὸν προειρημένον τόπον*] *ἐπὶ* del. Dindorf. praef. vol. IV p. x.

3, 116, 8 p. 315, 11: *κατέπληξε ταῖς ψυχαῖς τοὺς Ῥωμαίους*] *κατεπλήξατο* coni. Theodorus Heyse ad p. 49, 21 excerpt. gnom. Vatican.

4, 19, 5 p. 341, 6: *Εὐριπίδην*] *Εὐριπίδαν* Polybius perinde ac reliquis locis (v. indicem) scripsit.

4, 25, 4 p. 349, 22: *τῇ Μεγάλῃ πόλει*]. *τῇ Μεγαλοπολιτῶν πόλει*, quod iam in adnotatione ad h. l. proposueram, scribendum esse demonstravi quaest. Polyb. II p. 8.

4, 40, 9 p. 367, 18 s.: *καθάπερ* (*καθὰ* libri) *οἱ παλαιοὶ συμφωνοῦσι*] haec ex margine irrepsisse suspicatur Dindorf. praef. vol. IV p. VIII.

4, 44, 4 p. 371, 7: *τὸ δ' ἔμπροσθεν ἀφιᾶσι*] *τῶν δ' ἔμπροσθεν* Madvigius adversar. crit. I p. 482, qnod probari vix potest.

4, 57, 10 p. 383, 25 s.: *οἱ δὲ παρεισπεσόντες ἀπερινοήτως λαμπρῶς ἐχρήσαντο τοῖς πράγμασι*] *παρεισπεσόντες λαμπρῶς, ἀπερινοήτως ἐχρήσαντο* coni. Madvig. l. c.

4, 59, 2 p. 385, 17: *ἐνεργότερον δ' ἐπιτιθέμενος αὐτοῖς ἐπμπεσὼν εἰς ἐνέδραν ἐσφάλη* correxi quaest. Polyb. II p. 8.

4, 60, 3 p. 386, 9: *Γόρτυναν τῆς Τελφουσίας*] *Στράτον* coni. Bursianus *Geographie von Griechenland* II p. 260.

4, 60, 8 p. 386, 24. Post *ταύταις* plenius supplevi *ταῖς ἔξωθεν ἐπαρχείαις* quaest. Polyb. II p. 8.

4, 64, 9 p. 391, 4. Inter verba a Casaubono egregie suppleta unum *ἧκεν* in *προῆγεν* mutandum esse videtur: vid. quaest. Polyb. II p. 8 s.

4, 71, 5 p. 398, 6: *οἱ δὲ κατὰ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν*] e posteriore *κατὰ* prius quod ante *τὸν Εὐρ.* legitur corruptum eiusque loco *περὶ* restituendum esse apparet.

4, 74, 2 p. 401, 17. De lacuna probabilius explenda vide iam quaest. Polyb. II p. 9.

4, 77, 5 p. 404, 23: *ἐκ τῆς Ὀλυμπίας ἀναζεύξας τὴν ἐπὶ Φαραίαν*] *τὴν ὑπώρειον* coni. Madvigius adversar. crit. I p. 72 s.

5, 5, 10 p. 423, 17: *συναισθόμενος δὲ καὶ ἐκ τοῦ περὶ τὸν Παλοῦντα διαβουλίου αὐτῶν τὴν κακοπραγμοσύνην*] scripturam loci duabus de causis suspectam esse in adnotatione significavi; corruptelam egregie sustulit Adolphus Kiessling *Philologischer Anzeiger* a. 1869 p. 94: *περὶ τὸν πλοῦν αὐτῶν διαβουλίου*. Origiuem erroris explicare conatus sum in Fleckeiseni annal. a. 1869 p. 456; nunc, ne quis *αὐτῶν* interpositum male habeat, addo hiatus evitandi causa eandem insolitam pronominis collocationem inveniri 18 (17), 12, 2 et, nisi forte hoc loco *αὐτοῦ* epitomatori tribuendum est, 27, 9 (7 a), 7.

5, 19, 6 p. 438, 25: *παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, ὃ καλεῖται μὲν Γύθιον . . . τῆς δὲ πόλεως ἀπέχει περὶ τριάκοντα στάδια*] Schweighaeuseri explicationem secutus nullam corruptelam in numero stadiorum latere putaveram; nunc monitus a viro docto, qui cen-

suram editionis meae egit in *Literar. Centralblatt* a. 1869 p. 552, *διακόσια καὶ τριάκοντα* Polybium scripsisse existimo (de numerorum compositione conf. 5, 98, 3. 2, 24, 9 et 13 s.). Quod enim viae inter Spartam et Gytheum spatium Strabo 8, 5, 2 p. 363 ducentum et quadraginta stadiorum fuisse dicit, id aequale esse fere quadraginta tribus milibus metrorum hodiernae mensurae invenerunt (vid. E. Curtius Peloponnes. II p. 323), quae longitudo paene exacta ratione efficit ducenta triginta stadia (= 42540 metr.).

5, 25, 6 p. 445, 13: *καλεῖν*] *κρίνειν* ego: vid. praef. vol. II p. IV sub finem.

5, 31, 4 p. 451, 23: *τὸ — γίνεσθαι*] absolutum infinitivum, qui consilium ac finem significet, commendavi in Fleckeiseni annal. a. 1864 p. 448.

5, 54, 1 p. 476, 2 s. Pauca verba ex hoc loco a Suida v. *μετεβάλετο* excerpta esse vidit Maur. Müllerus in Fleckeiseni annal. a. 1870 p. 182.

5, 71, 2 p. 494, 31: *κατασχὼν εἰς τὴν Γαλάτιν* cet.] nonnulla hic excidisse suspicatur Dindorf. praef. vol. IV p. VIII s.

5, 74, 9 p. 499, 16: *εἶλκε τὸν χρόνον τῶν συνθηκῶν ἀεὶ ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερόμενος*] post *ἀεὶ* excidisse *τινας* vel *καινὰς* vel *τινας καινάς* existimat Dindorf. l. c. p. IX.

5, 82, 10 p. 507, 6: *μετὰ δὲ τούτων*] *μεταξὺ* Casaubonus; idemque postea in mentem venit Madvigio adversar. crit. I p. 482.

5, 109, 5 p. 533, 26: *ὑπερεβάλετο τὸν Ταῦρον*] *ὑπερέβαλε* e constanti Polybii usu scribendum esse videtur. Adde locis a Schweighaeusero in lexico citatis 4, 48, 6 et 8. 5, 40, 6; 107, 4.

Adnot. ad p. 537, 10. *Pro* anonymus *repone* Spengelius apud *Hu* quaest. II p. 14.

6, 2, 2 p. 539, 12—19. Hunc locum libro XII vel XL inserendum esse putat Nissenus Mus. Rhen. XXVI p. 254.

6, 19, 2 p. 559, 8 s. Vide praef. vol. III p. III s.

Adnot. ad p. 562, 4: *προσεπικοσμοῦνται* ante Naberum coniecit F. H. Bothius Polybian. p. 44.

6, 29, 3 p. 568, 31: *πλὴν*] *πάλιν* Bothius l. c. p. 46 coll. 6, 30, 1; 31, 8.

6, 31, 5 p. 571, 6: *ἐπὶ θάτερα δὲ τῆς ἀγορᾶς καὶ στρατηγίου καὶ ταμιείου*] cum verba *καὶ στρατηγίου καὶ ταμιείου* tamquam suspecta a me notata sint, Nissenus libro de templo (*das templum*, *antiquarische Untersuchungen*) p. 29 et hoc loco *καὶ τοῦ στρατηγίου καὶ τοῦ ταμιείου* cum recentioribus codicibus reponit, et paulo post addita in D²G *καὶ τὸ ταμιεῖον* probat.

Adnot. ad p. 573, 7. Conf. etiam Nissenum l. c. p. 49—51.

6, 37, 4 p. 577, 29 s.: *τοῖς δ' ἐκπεσοῦσιν*] *τοῖς δ' ἐκτὸς τοῦ χάρακος τὴν φυγὴν ποιησαμένοις* conieci quaest. Polyb. II p. 9, *τοῖς δ' ἐκπαισαμένοις* Lud. Dindorfius in Fleckeiseni annal. a. 1869 p. 117 s.

6, 37, 7 p. 578, 10. Conf. quaest. Polyb. II p. 9.

6, 39, 6 p. 580, 8. Vid. ibid.

Adnot. ad p. 582, 15. Pro *μέλλουσι* conieci *δεῖ* l. c.

6, 43, 2 p. 584, 17: *ἐγὼ δὲ ταύτας μὲν ἐῶ, τὴν δ' Ἀθηναίων* cet.] *ἐγὼ δὲ ταύτας μὲν (λέγω δὲ τὴν τῶν Ἀθηναίων καὶ Θηβαίων) οὐ πάνυ τι πολλοῦ προσδεῖσθαι πέπεισμαι λόγου* coni. Madvigius adversar. crit. I p. 482.

6, 43, 3 p. 584, 22: *ἔτι δοκοῦντας ἀκμὴν καὶ μέλλοντας εὐτυχεῖν*] "senarium tragici poetae vel gnomici agnovit Schw., sed ita scribendum est: *μέλλοντας ἀκμὴν καὶ δοκοῦντας εὐτυχεῖν*" F. H. Bothe Polybian. p. 47.

7, 3, 3 p. 602, 4: *διελέχχειν*] corrige *διελέγχειν*.
7, 4, 7 p. 603, 22: *ὑπισχνούμενος ἐπαρκεῖν*] *ἐπαρκέσειν* coni. Naberus Mnemos. VI p. 348.
7, 13, 7 p. 613, 26—28: *οὐ λύκος* cet. a Suida v. *λυκόστομος* citari docet Maur. Müllerus in Fleckeiseni annal. a. 1870 p. 181.
7, 17, 4 p. 617, 16: *ἐπὶ τὸν κρημνὸν*] *ἐπὶ τῶν κρημνῶν* Bothius Polybian. p. 52 coll. cap. 15, 9; 17, 1; 18, 1.
8, 3, 3 p. 621, 23—25. Conf. quaest. Polyb. II p. 9 s.
8, 26, 1 p. 648, 10: *εὐδαιμονίαις* prave expressum est pro *εὐδαιμονίας*.
Adnot. ad p. 651, 17. Vid. praef. vol. III p. IV.
8, 30, 2 p. 653, 18 pro *Ἀπόλωνος* lege *Ἀπόλλωνος*.
8, 37, 6 p. 662, 17: *ἑνωμένων*] *γενομένων* coni. Dindorf. vol. IV p. 146.
Adnot. ad p. 685, 16. Pro numero 191 lege 491.
9, 22, 6 p. 688, 21: *τῶν ἀνθρωπίνων ἔργων*] *τῶν ἐξ ἀρχῆς ἔργων*, oscitanter verbis *ἐξ ἀρχῆς* e priore versu repetitis, Suidas v. *χρῆμα*, quem locum indicavit Maur. Müllerus in Fleckeiseni annal. a. 1870 p. 182.
9, 28, 6 p. 694, 19: *κατέφθειρε δ' αἴθων τὰς οἰκίας*] *ἅπτων* Madvigius adversar. crit. I p. 482 s. non cognita, ut videtur, Lud. Dindorfii emendatione.
9, 30, 6 p. 696, 26 s. Citata vulgari huius loci scriptura (vide meam adnot.) Madvigius l. c. p. 483 haec addit: "Nec *δεῖν* nec *ἡσσωμένους* sensum habet. Scribendum *οὐχ οἷον δεῖν οἰησομένους βλάπτειν κ. τ. λ.*, id est *οὐχ οἷον δεῖν οἰήσεσθαι βλ.* (non solum non vexandum putaturos terram vestram credo). Saepius Polybius post huius modi verba participium futuri pro infinitivo posuit, ut c. 38, 7: *τί προσδοκᾶν δεῖ τούτους ἀπεργασομένους.*"
9, 39, 4 p. 706, 3: *καὶ* ante *κατὰ προαίρεσιν* e codicum auctoritate restituendum esse censet Madviglus l. c. locum sic interpretans: "pulchrum et tenori consiliorum (proposito) conveniens."
Adnot. ad p. 712, 26. De coniectura mea *ψεῦδος δοξάζειν* conf. Galen. *περὶ ψυχῆς παθῶν καὶ ἁμαρτημάτων* cap. 3 vol. V p. 7 edit. Kühn.: *εἰκὸς γάρ πως καὶ διὰ ταῦτα ψεῦδος ἡμᾶς δοξάζειν.*
11, 2, 2 p. 774, 6 s.: *ἐν τοῖς πρὸ τούτων ἡμῖν εἴρηται*] licet etiam *ἐν τοῖς ἀνώτερον ἡμῖν δεδήλωται* coniicere coll. 12, 27, 3.
11, 15, 5 p. 787, 12: *Πολυβίῳ δ' ἐπέταξε τῷ Μεγαλοπολίτῃ*] Polybium historicum hoc loco intellegi non posse demonstrat Luchtius ad excerpta Vaticana p. 81 s. Quoniam autem propter disertum ipsius scriptoris testimonium quod 27, 4 (2 b). 5 legitur non magis de alio quodam Polybio cogitari possit, hoc loco *Πολύβῳ* scribendum esse.
11, 16, 2 p. 788, 4. Omissa Reiskii et Schweighaeuseri mentione Madvigius adversar. crit. I p. 483 hiatum inferens coniicit: *οἱ μὲν προδιαλελυκότες τὰς τάξεις τῶν Λακεδαιμονίων ἐν τῇ τῆς τάφρου καταβάσει ἀνιόντες πρὸς ὑπερδεξίους τοὺς πολεμίους ἀποδειλιάσαντες ἐτρέποντο.*
Adnot. ad p. 818, 9: *πολὺ* ante Bekkerum coniecerat Boissonadius Anecdot. Graec. II p. 333.
Adnot. ad p. 818, 18: *ἢ καὶ* ante me correxerat idem p. 283.
12, 25 h, 5 p. 847, 7: *τέτροφε*] *τέτραφε* e codicis Vaticani auctoritate restituendum esse videtur. Conf. *κατεστραφότας* p. 1123, 9, *ἐπιτετραφότων* p. 1217, 19, Raph. Kühner *Ausführliche Grammatik der griech. Sprache* vol. I p. 919 s. edit. II.
Adnot. ad p. 851, 8: *Cresponte* prave expressum pro *Cresphonte*.
Adnot. ad p. 860, 14 adde haec: quae e Polybio Livius 29 cap. 23

et 24 expressit, ea in brevius contraxit, servatis tamen, ut videtur, quibusdam verbis Polybianis et sententiis, Polyaenus 8, 16, 7.

13, 2, 5 p. 862, 7: *προσαφῆκε*] restitue *προσέθηκε* cum codice Turonensi coll. p. 1282, 18.

Adnot. ad p. 891. Adde ad vs. 15—26: similia, nec tamen e Polybio repetita, narrat Polyaen. 8, 16, 8.

Adnot. ad p. 908, 8: *ἄλλων* ante Naberum coniecerat Boissonadius anecdot. Graec. II p. 329.

Adnot. ad p. 920, 5: *συνάψωνται*, quod codices praebent, non magis in suspitionem vocandum fuisse videtur quam *συντάπτεσθαι τῆς ἀρχῆς* p. 1157, 29.

Adnot. ad p. 939. Adde ad vs. 8—23: Conf. Polyaen. 4, 16, 1, qni non ipso quidem Polybio, sed eodem atque hic fonte usus esse videtur.

Adnot. ad p. 954, 4: *ις* in codice Veneto exstare confirmat Guil. Dindorfius Philol. XXX p. 98.

16, 37, 3 p. 965, 19: *Σκοίταν*] lege *Σκοτίταν*. Et hic error foedissimus et similes illi qui p. 1204, 21 et 1357, 21 leguntur tum demum irrepserunt, cum plagulae emendatoriae e meis manibus dimissae sunt. Taceo de plurimis accentibus et spiritus lenis asperive notis, nonnullis etiam capitum ac paragraphorum numeris, quae cum inspiciente me dilucide comparuisaent, postea in plagulis expressis, quod quidem vehementer doleo, evanuerunt.

18, 36 (19), 6 p. 1004, 22: *ἀγνοεῖν ἔφη καὶ π α ρ α π ί π τ ε ι ν αὐτόν*] *παραπαίειν* coni. Cobetus Mnemos. XI p. 24.

Adnot. ad p. 1024 Scriptoribus qui idem argumentum ac Polybius libro XIX tractaverunt Polyaenum 8, 17 addit Woelfflinus p. 360.

21, 25 (22, 8), 11 p. 1061, 13: *Κάλλιππον*] *Χάλησον* coni. Lud. Dindorfius in indice histor. p. 60.

22, 14 (23, 10a), 2 p. 1102, 7: *ἐπαινοῦντά τινα κακῶς ἅμα π ο ι ε ῖ ν*] *λέγειν* coni. Madvigius adversar. crit. I p. 483.

23, 18 (25, 2), 5 p. 1130, 3: *τοὺς περὶ Κλῆτιν Διακτόριον*] immo *Κλῆτιν κ α ὶ Διακτόριον*: vid. ind. v. *Διακτόριος*.

26, 1, 13 p. 1151, 28: *κεῖνος*] scribe *᾽κεῖνος* cum aphaereseos nota.

29, 8 (1e), 6 p. 1194, 8: *Κνωσίοις*] scriptura per unum *σ*, quae h. l. cum Vaticano servata est, reliquorum etiam codicum auctoritate magis eodem inclinante omnibus locis Polybio restituenda esse videtur.

29, 23, 4 p. 1204, 21: *τἀδελφᾷ*] corrige *τἀδελφῷ*.

31, 24 p. 1255, 13—27. Vid. infra ad p. 1269, 13.

32, 9, 5 p. 1267, 7. Corrige *στρατηγὸν*.

32, 11, 5 p. 1269, 13—15. Ut iam Valesius coniecerat, illa quae Athenaeo auctore adhuc libro 31 cap. 24 leguntur, huc reponit Augustus Metzung de Polybii librorum XXX—XXXIII fragmentis p. 17 s. Deleto igitur priore loco (31, 24) post verba *εἰς τοῦτο τὸ μέρος εὐχέρειαν* (32, 11, 4) sic scribi iubet: *καὶ τοσαύτη τις ἀκολασία καὶ τηλικαύτη τις* (haec pronominis *τις* repetitio mihi probari non potest) *ἐνεπεπτώκει περὶ τὰ τοιαῦτα τῶν ἐκτοπωτάτων ἔργων ἀκρασία τοῖς νέοις, ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι ταλάντου, πολλοὺς δὲ ταρίχου Ποντικοῦ κεράμιον τριακοσίων δραχμῶν. ἐφ᾽ οἷς καὶ Μάρκος δυσχεραίνων εἶπέ ποτε πρὸς τὸν δῆμον ὅτι μάλιστ᾽ ἂν κατίδοιεν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν τῆς πολιτείας ἐκ τούτων, ὅταν πωλούμενοι πλεῖον εὑρίσκωσιν οἱ μὲν εὐπρεπεῖς παῖδες τῶν ἀγρῶν, τὰ δὲ κεράμια τοῦ ταρίχου τῶν ζευγηλατῶν. συνέβη δὲ* cet. (§ 6).

Adnot. ad p. 1276, 1. Corrige *Δηλίων*.

33, 11, 3 p. 1292, 11. Corrige *ἑλὼν* et paulo post ad vs. 16 in margine repone 1113 pro 1131.

Adnot. ad p. 1293, 20: *ἀνατάσεως* perinde atque ego coniecit Augustus Metzung (vid. *Philologischer Anzeiger* a. 1871 p. 376, ubi tamen *ἀναστάσεως* errore typothetae expressum est) eamque scripturam confirmavit Appiani (Mithr. 3) testimonio: *οἱ πρέσβεις μετ᾽ ἀνατάσεως προσέτασσον πείθεσθαι τοῖς ὑπὸ τῆς συγκλήτου λεγομένοις.*

Adnot. ad p. 1326, 20. Adde: Hom. Od. 10, 495.

37, 9, 14 p. 1335, 26: *μετὰ | μὲν τοῦ Δημητρίου*] legendum esse videtur *μετὰ Φιλίππου τοῦ Δημητρίου.*

Adnot. ad p. 1356, 7 vs. 3. Corrige *ἦμαρ.*

Adnot. ad p. 1357, 11. Adde: Hom. Il. 6, 448 s.

39, 7, 1 p. 1357, 21. Corrige *παρακεχρῆσθαι.*

Berolini apud Weidmannos (I. Reimer).

Lipsiae typis J. B. Hirschfeld.

INDEX

HISTORICUS ET GEOGRAPHICUS

IN

POLYBII HISTORIAS.

Librorum numeri post alios numeros puncto distinguuntur. Capitum numeris post libri notam commata, post capitum aut paragraphorum numeros semicola praefixa sunt. Paragraphorum numeri aut comma aut particulam et ante se habent.

sq. significat sequens caput,

s. unam, ss. plures sequentes paragraphos.

Numeri inclusi ad Schweighaeuseri et Bekkeri editiones spectant.

TABULA

POLYBII HISTORIARUM

SECUNDUM NISSENI ET METZUNGII QUAESTIONES DISPOSITA.

Conf. supra p. 1394.

Libri huius editionis Graecis notis *Α Β* cet. significati sunt; numeri inclusi ad Schweighaeuseri et Bekkeri editiones spectant.

PARS PRIMA. LIB. I—VI.

Continet duodecim olympiades.

Olymp.	A. u. c. et *a. Chr. n.*	
129—139	490—532 *264—222*	Praeparatio (προκατασκευή). *Α. Β.*
140	533—538 *221—216*	Belli Hannibalici pars prima (usque ad pugnam Cannensem). Bellum sociale. Bellum de Coelesyria. *Γ. Δ. Ε.*
—	—	De republica Romanorum. ς. (Nissen. M. Rh. 252—254.)
		Prooemium. ς 1, 1—10.
		De variis rerum publicarum formis. ς 3—10.
		Romanae reipublicae initia. Palatium ς 2, 3. Roma condita ς 2, 1. Romulus ς 1, 12 (?); 2, 5—8. Numa ς 1, 13 (?); 2, 4. Ancus Marcius ς 2, 9. Tarquinius Priscus ς 2, 10—15. Tarquinius Superbus ς 1, 14 coll. cap. 7, 6.
		Florentis reipublicae Romanae descriptio. ς 11—58.

PARS SECUNDA. LIB. VII—XII.

Continet olympiades duas et dimidiam.

LIBER VII. Olymp. 141 a. 1 et 2.
Nissen. M. Rh. 254. 257.

141, 1	539 *215*	Res Italiae. *Ζ* 1.
		Res Siciliae. *Ζ* 2—8.
		Res Graeciae. *Ζ* 9—14.
141, 2	540 *214*	**Res Siciliae. Initium belli Syracusani. *Η* 4, 12. Liv. 24, 21, 2—33, 8.**

Olymp.	A. u. c. et *a. Chr. n.*	
		Res Graeciae. *Z* 19, 2. Liv. 24, 40.
		Res Asiae. Bellum Antiochi Magni cum Achaeo. *Z* 15—18.
		LIBER VIII. Olymp. 141 a. 3 et 4.
		Nissen. M. Rh. 254—258.
141, 3	541 *213*	Prooemium. *H* 3, 1—4, 11.
		Res Siciliae. Oppugnatio Syracusarum *H* 5—9.
		Res a Philippo in Messenia et Illyrico gestae. *H* 10—16.
		Achaeus Sardibus captus ab Antiocho. *H* 17—23.
141, 4	542 *212*	Res Italiae.
		Tarentum ab Hannibale captum. *H* 26—36.
		Ti. Sempronii Gracchi caedes. *H* 1, 2—2, 9.
		Res Siciliae. Expugnatio Syracusarum. *H* 37.
		Res Hispaniae. *H* 38, 1.
		Cauarus, rex Gallorum, in Thracia. *H* 24.
		Antiochus ad Armosatam. *H* 25.
		LIBER IX. Olymp. 142 a. 1 et 2.
		Nissen. M. Rh. 258.
142, 1	543 *211*	Prooemium. *Θ* 1 et 2.
		Res Italiae. Hannibalis iter ad Romam. Capuae deditio. *Θ* 3—9. Liv. 26, 7—16.
		Res Siciliae. *Θ* 10.
		Res Hispaniae. *Θ* 11.
142, 2	544 *210*	Res Italiae.
		Legatio ad Ptolemaeum Philopatorem. *Θ* 44.*)
		Bellum Hannibalicum. Excursus de arte imperatoria. Iudicium de Hannibale. *Θ* 12—26. Liv. 26, 37—39.
		Res Siciliae. Agrigentum Romanis traditum. *Θ* 27. Liv. 26, 40.
		Res Graeciae. Aetolorum cum Romanis coniunctorum adversus Philippum et Achaeos bellum. *Θ* 28—41.
		Res Asiae. *Θ* 43.
		LIBER X. Olymp. 142 a. 3 et 4.
142, 3	545 *209*	Res Italiae. Tarentum receptum. *I* 1.
		Res in Hispania a Scipione gestae. Nova Carthago capta. *I* 2—20.
		Res Graeciae et Macedoniae. *I* 21—26 (10, 24. 25. 21—23. 26).
		Res Asiae. Bellum Antiochi cum Arsace. *I* 27—31.
142, 4	546 *208*	Res Italiae. Marcelli caedes. *I* 32 et 33.
		Res Hispaniae. Hasdrubal a Scipione victus. *I* 34—40.

*) Hic ego paulo a Nisseni ratione discessi, qui id fragmentum inter cap. 21 et 22 inserendum esse existimat.

Olymp.	A. u. c. et *a. Chr. n.*	
		Res Graeciae et Macedoniae. *Ι* 41—47.
		Res Asiae. Euthydemus ab Antiocho victus. *Ι* 48 et 49.
		LIBER XI. Olymp. 143 a. 1 et 2.
143, 1	547 *207*	Prooemium. *ΙΑ* 1a.
		Res Italiae. Hasdrubalis clades. *ΙΑ* 1—3.
		Res Graeciae. Legationes de pace inter Philippum et Aetolos facienda. Machanidas a Philopoemene victus. *ΙΑ* 4 (5) — 18.
143, 2	548 *206*	Res Italiae. Hannibalis laus. *ΙΑ* 19a (18a) et 19.
		Res in Hispania a Scipione gestae. Pugna ad Ilipam. Seditio militum Romanorum. Bellum cum Indibili. Scipionis reditus. *ΙΑ* 20—33.
		Res Asiae. Pax inter Antiochum et Euthydemum. *ΙΑ* 34.
		LIBER XII.
—	—	De historia scribenda. Timaei censura.

PARS TERTIA. LIB. XIII—XVIII.

Continet olympiades duas et dimidiam.

Olymp.	A. u. c. et *a. Chr. n.*	
		LIBER XIII. Olymp. 143 a. 3 et 4.
143, 3	549 *205*	Res Italiae, Siciliae, Hispaniae, Africae. Liv. 29, 1—9.
		Res Graeciae. Liv. 29, 12.
143, 4	550 *204*	Res Italiae. Liv. 29, 36, 4—12.
		Bellum Punicum. Scipionis in Africam transitus. Res in Africa gestae. Liv. 29, 23—36, 3.
		Res Graeciae et Macedoniae. Res Aetolorum *ΙΓ* 1 et 2, Philippi 3—5, Peloponnesi 6—8.
		Res Asiae. Antiochi expeditio in Arabiam. *ΙΓ* 9.
		LIBER XIV. Olymp. 144 a. 1. Nissen. M. Rh. 258 s.
144, 1	551 *203*	Prooemium. *ΙΔ* 1 a.
		Res Italiae. Liv. 30, 19, 10 — 24, 4.
		Res in Africa a Scipione gestae. *ΙΔ* 1—10.
		Res Aegypti repetitae inde ab olymp. 141. *ΙΔ* 11 et 12.
		LIBER XV. Olymp. 144 a. 2.
144, 2	552 *202*	Res Italiae et Africae. Finis belli Punici II. *ΙΕ* 1—19.
		Res Macedoniae et Graeciae. *ΙΕ* 20—24.
		Res Aegypti. *ΙΕ* 24a — 36.
		Res Antiochi. *ΙΕ* 37 *).

*) Dubitat Nissenus M. Rh. 259, an hoc fragmentum ad initium libri XVI transferendum sit.

Olymp.	A. u. c. et *a. Chr. n.*	
		LIBER XVI. Olymp. 144 a. 3 et 4.*) Nissen. U. 325.
144, 3	553 *201*	Philippi cum Attalo et Rhodiis bellum. Iϛ 1—12.
		Res Graeciae. Iϛ 13—20.
		Res Aegypti. Iϛ 21 et 22.
		Bellum de Coelesyria. Iϛ 22a (40).
144, 4	554 *200*	Res Italiae. Iϛ 23.
		Bellum Macedonicum. Iϛ 24—35.
		Res Peloponnesi. Iϛ 36 et 37.
		LIBER XVII. Olymp. 145 a. 1 et 2. Nissen. U. 326.
145, 1	555 *199*	Bellum Macedonicum.
		Ex variarum rerum gestarum narratione, quam secundum Livium et Diodorum restituit Nissenus, unum Polybianum servatum esse videtur Iϛ 38.
145, 2	556 *198*	Bellum Macedonicum.
		Bellum de Coelesyria. Iϛ 39.
		LIBER XVIII. Olymp. 145 a. 3 et 4. Nissen. U. 326s.
145, 3	557 *197*	Bellum Macedonicum. Res Graeciae. *IH* 1—40 (17, 1—17. 18, 1—23).
		Res Asiae. *IH* 41a et 41 (18—24).
145, 4	558 *196*	Res Italiae. *IH* 42 (25).
		Res Graeciae. *IH* 43—48 (18, 26—31).
		Res Asiae. *IH* 49—52 (18, 32—35).
		Res Aegypti. *IH* 53—55 (18, 36—38).

PARS QUARTA. LIB. XIX—XXIV.

Continet quattuor olympiades.

		LIBER XIX. Olymp. 146. Nissen. U. 327—329, M. Rh. 259—261.
146, 1	559 *195*	Res Italiae. Appian. Mac. 9. Liv. 33, 45, 6—49. Plut. Cat. mai. 10. Polyaen. 8, 17.
		Res Graeciae. Bellum adversus Nabidem. Liv. 34, 22—41.
		Res Asiae. Appian. Syr. 5.
146, 2	560 *194*	Res Italiae. Pax Nabidi concessa. Diod. 28, 13 ed. Dind.
		Res Graeciae. Liv. 34, 48, 2—52.

*) Eos libros quorum conspectum in quaestionibus Livianis Nissenus exhibuit neque postea immutavit quam paucissimis in hac tabula absolvi.

Olymp.	A. u. c. et *a. Chr. n.*	
		Res Asiae. Antiochus in Europa. Appian. Syr. 6.
		Res Aegypti. Diod. 28, 14 ed. Dind.
146, 3	561 *193*	Res Italiae et Africae. Liv. 34, 57—62.
		Res Graeciae. Liv. 35, 12, 1—13, 3.
		Res Asiae. Liv. 35, 13, 4—19.
146, 4	562 *192*	Res Graeciae. Liv. 35, 25—39.
		Res Asiae. Appian. Syr. 10—12.
		LIBER XX. Olymp. 147 a. 1.
		Nissen. U. 329 s., M. Rh. 261 s.
147, 1	563 *191*	Res Italiae. Appian. Syr. 15.
		Res Graeciae. Bellum cum Antiocho. *K* 1—12 (20, 1—11. 21, 15).
		Res Asiae. Liv. 36, 41—45. Appian. Syr. 21 et 22.
		LIBER XXI. Olymp. 147 a. 2—4.
		Nissen. U. 330—332, M. Rh. 261 s.
147, 2	564 *190*	Res Italiae. *KA* 1—3 (20, 12 et 13. 21, 1).
		Res Graeciae. *KA* 4 et 5 (21, 2 et 3).
		Res Asiae. *KA* 6—17 (21, 4—14).
147, 3	565 *189*	Res Italiae. *KA* 18—24 (22, 1—7).
		Res Cretensium. Liv. 37, 60.
		Bellum Aetolicum. *KA* 25—32 (22, 8—15).
		Bellum Gallograecum. *KA* 33—39 (22, 16—22).
147, 4	566 *188*	Res Graeciae. *KA* 40 et 41 (22, 23, 1. 21, 16).
		Res Asiae. *KA* 42—49 (22, 24—27).
		LIBER XXII. Olymp. 148.
		Nissen. M. Rh. 262—265.
148, 1	567 *187*	Prooemium. Causae belli Persici. *KB* 8 (22, 22 a).
		Res Italiae. Diod. 29, 14 ed. Dind.
		Res Graeciae. Iudicium de Archone et Philopoemene Achaeis. *KB* 14 (23, 10 a).
148, 2	568 *186*	Res Graeciae. *KB* 3—5 (23, 1—3).
148, 3	569 *185*	Res Italiae. *KB* 9 (23, 6).
		Res Graeciae.
		Concilia ad Tempe et Thessalonicae habita (vid. adnot. ad p. 1096, 15).
		Achaeorum concilium. *KB* 10—13 (23, 7—10).
		Res Aegypti. *KB* 6 et 7 (21, 16. 23, 16).
148, 4	570 *184*	Res Italiae. *KB* 15 et 16 (23, 11 et 12).

Olymp. A. u. c. et *a. Chr. n.*

Res Graeciae et Macedoniae. *KB* 17 et 18 (23, 13 et 14). Conf. etiam *KB* 2.
Res Cretenses. *KB* 19 (23, 15).
Res Asiae. *KB* 21 (22, 21). *KB* 20 (23; 18). Diod. 29, 15 ed. Dind.
Res Aegypti. *KB* 22 (23, 17).

LIBER XXIII. Olymp. 149 a. 1.
Nissen. M. Rh. 265—267.

149, 1 — 571 *183* — Res Italiae. *KΓ* 1—6 (24, 1—5. 11).
Res Graeciae. Mors Philopoemenis. Iudicium de Philopoemene, Hannibale, Scipione. *KΓ* 12—14 (24, 8 b. 9. 9 a).
Res Macedoniae. *KΓ* 7 et 8 (24, 7 et 6).

LIBER XXIV. Olymp. 149 a. 2—4.
Nissen. M. Rh. 265—268.

149, 2 — 572 *182* — Res Italiae. *KΓ* 9 (24, 10).
Res Graeciae. *KΓ* 15—18 (25, 3 a. 24, 12. 25, 1—2, 5).
Res Macedoniae. *KΓ* 10 et 11 (24, 8 et 8 a).

149, 3 — 573 *181* — Res Italiae.
Legationes. *KΔ* 1 (25, 2, 6—12).
Bella in Liguria et Hispania. Diod. 29, 26 et 27 ed. Dind. Plut. Aemil. Paul. 6.
Res Graeciae et Macedoniae. Liv. 40, 20—24. *KΔ* 2—4 (25, 3 et 3 a extr.).
Res Asiae. *KΔ* 8 et 9 (25, 4 et 5). Diod. 29, 23 et 24 ed. Dind.

149, 4 — 574 *180* — Res Italiae. *KΔ* 5 (25, 6).
Res Graeciae. *KΔ* 6 et 8. 13—15 (25, 7—9 b).

PARS QUINTA. LIB. XXV—XXX.

Continet quattuor olympiades.

LIBER XXV. Olymp. 150.
Nissen. U. 334, M. Rh. 268 s.

150, 1 — 575 *179* — Res Italiae.
Achaeorum legatio. *KΔ* 10—12 (26, 1—3).
Bellum Hispanicum. *KE* 1 (et vid. adnot. ad p. 1144, 24).
Res Macedoniae (vid. adnot. ad p. 1145, 6).
Res Asiae. *KE* 2 (26, 6).
Res Aegypti (vid. adnot. ad p. 1146, 18).

Olymp.	A. u. c. et *a. Chr. n.*	
150, 2	576 *178*	Res Italiae (vid. adnot. ad p. 1146, 19).
		Res Macedoniae. *KE* 3 (26, 5).
150, 3	577 *177*	Res Italiae. *KE* 4 (26, 7).
		Res Rhodiorum. *KE* 5 (26, 8).
150, 4	578 *176*	Res Italiae. *KE* 6 (26, 9).
		LIBER XXVI. Olymp. 151. Nissen. U. 335.
151, 1	579 *175*	Res Italiae. Liv. 41, 19, 3.
		Res Macedoniae. Liv. 41, 19, 4—11.
		Res Asiae. *Kς* 1 (26, 10).
151, 2	580 *174*	Res Italiae (vid. adnot. ad p. 1152, 3).
		Res Graeciae (vid. ibid. 4. 5).
151, 3	581 *173*	Res Graeciae (vid. ibid. 6).
151, 4	582 *172*	Res Macedoniae (vid. ibid. 7).
		LIBER XXVII. Olymp. 152 a. 1 et 2. Nissen. U. 335 s.
152, 1	583 *171*	Bellum Persicum. *KZ* 1—12 (27, 1—10).
		Res Aegypti. *KZ* 13 (27, 12).
152, 2	584 *170*	Bellum Persicum. *KZ* 14—16 (27, 11. 13. 14).
		Res Asiae. *KZ* 17—20 (27, 15 et 17).
		[LIBER XXVIII. Olymp. 152 a. 3. Nissen. U. 336 s.
152, 3	585 *169*	Res Italiae. *KH* 1 et 2.
		Res Graeciae. *KH* 3—7.
		Bellum Persicum. *KH* 8—11 (28, 8. 9. 9 a. 12).
		Res Achaiae. *KH* 12 et 13 (28, 10 et 11).
		Res Cretenses. *KH* 14 et 15 (27, 16. 28, 13).
		Res Rhodiorum. *KH* 16 et 17 (28, 14 et 15).
		Bellum Antiochi Epiphanis cum Ptolemaeo Physcone. *KH* 18—23 (27, 17. 28, 16—19).
		LIBER XXIX. Olymp. 152 a. 4. Nissen. U. 537 s.
152, 4	586 *168*	Res Italiae. *KΘ* 1 et 2 (29, 1 a et 1).
		Bellum Persicum. Pugna ad Pydnam. *KΘ* 3—21 (29, 2. 3. 1 b — 1 f. 4—7).
		Res regni Pergameni. *KΘ* 22 (29, 6 d).
		Res Rhodiorum (vid. adnot. ad p. 1204, 7).

Olymp.	A. u. c. et *a. Chr. n.*	
		Bellum Antiochi Epiphanis cum Ptolemaeis fratribus. *KΘ* 23—27 (29, 8—10. 7a. 11).
		LIBER XXX. Olymp. 153. Metzung. 6—11. 30.
153, 1	587 *167*	Res Italiae. *Λ* 1—5.
		Res Graeciae et Macedoniae. *Λ* 10. 13. 15. 11. 12. 16 (30, 14 extr. 15. 10. 15 sub fin. 14. 15 extr.).
		Res Aegypti. *Λ* 17 (30, 11).
153, 2	588 *166*	Res Italiae. *Λ* 18—21, 7. 22. 21, 8s. 14 (30, 12. 16—19. 18 extr. 13).
		Res Rhodiorum. *ΛΛ* 1. *Λ* 24 (31, 1 et 28).
		Res Syriae. *ΛΛ* 3—5.
153, 3	589 *165*	Res Italiae. *ΛΛ* 2.
		Res Graeciae. *Λ* 23 (30, 20).
153, 4	590 *164*	Res Italiae. *ΛΛ* 6—8.
		Res Graeciae (vid. adnot. ad p. 1241, 6).

PARS SEXTA. LIB. XXXI—XXXIV.

Continet tres olympiades.

		LIBER XXXI. Olymp. 154. Metzung. 11—18. 30s.
154, 1	591 *163*	Res Italiae. *ΛΛ* 9. 12. 14.
		Res regni Pergameni. *ΛΛ* 10.
		Res Rhodiorum *ΛΛ* 15 et 16 (31, 16 et 17).
		Res Cappadociae. *ΛΛ* 17, 1—4 (31, 15). *ΛΛ* 13.
		Res Syriae. *ΛΛ* 11.
154, 2	592 *162*	Res Italiae.
		Ptolemaei Physconis legatio *ΛΛ* 18.
		Demetrius Roma fugit. *ΛΛ* 19—23.
		Res Asiae. Artaxias, Armeniae regulus. *ΛΛ* 17, 5s.
		Res Aegypti. *ΛΛ* 26—28 (31, 25—27).
154, 3	593 *161*	Res Italiae. *ΛΒ* 1.
		Res Africae. *ΛΒ* 2.
154, 4	594 *160*	Res Italiae. Aemilii Pauli obitus. Scipio Africanus minor et Polybius. *ΛΒ* 8—16 (et vid. addenda ad p. 1269, 13—15).
		Res Rhodiorum. *ΛΛ* 25 (31, 17a).
		Res Asiae. *ΛΒ* 3 et 4.
		LIBER XXXII. Olymp. 155. Metzung. 18—21. 31s.
155, 1	595 *159*	Res Italiae. *ΛΒ* 5—7.

Olymp.	A. u. c. et *a. Chr. n.*	
		Res Graeciae. *ΔB* 19—21 (32, 20 a. 21. 22).
155, 2	596 *158*	Res Italiae. *ΔB* 17.
		Res regni Pergameni. *ΔB* 22, 1—7 (32, 23, 1—7).
155, 3	597 *157*	Res Italiae. *ΔB* 18 et 24 (32, 18 et 20).
		Res Cappadociae. *ΔB* 25, 2—8; ibid. 1 (33, 12a. 32, 20, 9).
		Res regni Pergameni. *ΔB* 22, 8 (32, 23, 8).
155, 4	598 *156*	Res Italiae. *ΔB* 26 (32, 24).
		Res Graeciae. *ΔB* 23 (32, 19).
		Res regni Pergameni. *ΔB* 27 et 28 (32, 25 et 26).
		LIBER XXXIII. Olymp. 156. Metzung. 21—28. 32.
156, 1	599 *155*	Res Italiae. *ΔΓ* 1—3 (33, 1 et 2).
156, 2	600 *154*	Res Italiae.
		Legatio ad Prusiam decreta. *ΔΓ* 9 (33, 6).
		Legatio Massiliensium. *ΔΓ* 7 (33, 4).
		Legatio Ptolemaei Physconis. *ΔΓ* 8 (33, 5).
		Bellum cum Liguribus. *ΔΓ* 10 et 11 (33, 7 et 6). *)
		Prusiae bellum cum Attalo. *ΔΓ* 12 et 13 (33, 10 et 11).
		Res Rhodiorum. *ΔΓ* 4 (33, 9).
		Res Cypri. *ΔΓ* 5 (33, 3).
156, 3	601 *153*	Res Italiae. *ΔΓ* 14 et 15 (33, 13 et 14).
		Bellum Rhodiorum cum Cretensibus. *ΔΓ* 16 et 17 (33, 15 et 15 a).
		Res Cappadociae. *ΔΓ* 6 (33, 12).
156, 4	602 *152*	Res Italiae. *ΔΓ* 18 (33, 16).
		Res Syriae. *ΔΓ* 19 (33, 13, 2).
		LIBER XXXIV.
—	—	Geographica.

PARS SEPTIMA. LIB. XXXV—XL.

Continet duas olympiades.

Olymp.	A. u. c. et *a. Chr. n.*	
		LIBER XXXV. Olymp. 157 a. 1 et 2.
157, 1	603 *151*	Res Italiae (?).
		Bellum Celtibericum. *ΔE* 1—5.
157, 2	604 *150*	Res Italiae. Achaeorum exsules liberati. *ΔE* 6. fragm. 13.
		LIBER XXXVI. Olymp. 157 a. 3 et 4. Nissen. M. Rh. 275 s.
157, 3	605 *149*	Res Italiae et Africae. Belli Punici tertii initium.

*) Cap. 10 et 11 Metzungius ante Cap. 8 ponit.

Olymp. A. u. c. et *a. Chr. n.*

Bellum a senatu decretum. ΛϚ 1 (1 a).
Praetextus belli. ΛϚ 2 (1 b). fragm. 157.
Legatis Romam missis et inde reversis Carthaginienses Romanis se dedere statuunt atque arma tradunt. ΛϚ 3 (1) — 6 (4).
Responso senatus audito et seditione orta Carthaginienses bellum suscipiunt. Fragm. 126. ΛϚ 7 (5). Diodor. 32, 6. Appian. Punic. 81. 91. 92.
Carthaginis oppugnatio. Fragm. 202. Appian. Pun. 98.
Scipionis virtus. ΛϚ 8 (6), 1 s. fragm. 164. ΛϚ 8 (6), 3 — 6. Appian. Pun. 100. 101. Diod. 32, 9a p. 47, 15 ed. Dind.
Res Graeciae. ΛZ 1 — 5 (37, 1 a. 1 b. 2 a — c).
Res Bithyniae. ΛZ 6 et 7 (37, 2d et 2).

157, 4 — 606 *148* — Bellum Punicum.
Mors Massinissae. ΛZ 10 (3). Appian. Pun. 105. 106.
Res a Scipione gestae. Laudes eius. Fragm. 161. 155. Appian. Pun. 109.
Res Graeciae et Macedoniae. Pseudophilippus oppressus. ΛZ 8 et 8 (37, 4).

LIBER XXXVII. Olymp. 158 a. 1.
Huius libri nullas reliquias exstare putat Nissen. M. Rh. 277.

158, 1 — 607 *147* — Carthago Scipione duce obsessa partimque expugnata (conf. adnot. ad p. 1337, 14).
Belli Achaici initia (vid. adnot. ad p. 1340, 21).

LIBER XXXVIII. Olymp. 158 a. 2.
Nissen. M. Rh. 276.

158, 2 — 608 *146* — Prooemium. ΛH 3—6 (38, 1 a—d). ΛΘ 1 et 2 (39, 1a. b).
Belli Punici tertii finis.
Iudicium de Hasdrubale. ΛH 1 et 2 (39, 1 et 2).
Excidium Carthaginis. ΛΘ 3—6 (39, 3 et 4). Conf. adnot. ad p. 1354, 5.
Res Graeciae. Bellum Achaicum. ΛH 7 (1) — 11 (5). ΛΘ 7—11 (40, 1—5).

LIBER XXXIX. Olymp. 158 a. 3 et 4.
Nissen. M. Rh. 276 s.

158, 3 — 609 *145* — Res Graeciae. ΛΘ 12—17 (40, 6—11).
Res Aegypti. ΛΘ 18 (40, 12).

158, 4 — 610 *144* — Res Graeciae. Polybius partem capit rerum Achaiae administrandarum. Epilogus. ΛΘ 19 (40, 12).

LIBER XL.
Nissen. M. Rh. 277 — 279.

— — Indices.

Verlag der Weidmannschen Buchhandlung (J. Reimer) in Berlin.

Druck von J. B. Hirschfeld in Leipzig.

TEXT-AUSGABEN

griechischer und lateinischer Schriftsteller.

Aeneae commentarius Poliorceticus. Recensuit R. Hercher. . . 10 Sgr.
Arriani Anabasis Alexandri. Edidit C. Sintenis. . . . . 15 Sgr.
Euripidis fabulae. Recognovit Ad. Kirchhoff. vol. I. . . . 15 Sgr.
— — — — — vol. II. . . . 15 Sgr.
— — — — — vol. III. . . . 18 Sgr.
Hesiodi quae feruntur carminum reliquiae. Ed. G. F. Schoemann. 15 Sgr.
Pindari carmina. Edidit Tycho Mommsen. . . . . 12 Sgr.
Plutarchi vitae. Aristides et Cato maior. Ed. R. Hercher . . 5 Sgr.
— — Themistocles et Pericles. Ed. C. Sintenis . . . . . 5 Sgr.
— — Agis et Cleomenes. Tiberius et Caius Gracchus. Ed. C. Sintenis . . . . 5 Sgr.
Polybius. Edidit F. Hultsch. vol. I. . . . . 27 Sgr.
— — — vol. II. . . . . 1 Thlr.
— — — vol. III. . . . . 1 Thlr.
— — — vol. IV. . . . . . 1 Thlr. 5 Sgr.
Sophoclis tragoediae. Edidit A. Nauck. . . . . 21 Sgr.
Daraus jedes Stück einzeln . . . . à 3 Sgr.
Xenophontis opera. Edidit C. Schenkl. vol. I. . . . . 15 Sgr.
Ciceronis orationes selectae XVIII. Ex recogn. C. Halmii. vol. I. 9 Sgr.
— — — — — vol. II. 9 Sgr.
Cornelius Nepos a C. Nipperdeio recognitus . . . . . . 5 Sgr.
Curtius Rufus. E. Hedicke recensuit . . . . 15 Sgr.
Eutropi breviarium ab urbe condita. G. Hartel recognovit. . . 6 Sgr.
Iustiniani institutiones. Recens. P. Krüger. . . . . 10 Sgr.
A. Persii Flacci, D. Iunii Iuvenalis, Sulpiciae saturae. Recogn. O. Jahn. 12 Sgr.
Petronii satirae et liber Priapeorum. Iterum edidit Fr. Bueche[illegible] Adiectae sunt Varronis et Senecae satirae similesque re[illegible] 8 Sgr.
Phaedri fabulae. Fr. Eyssenhardt recognovit. . . . [illegible] Sgr.
Plinii, C. Secundi, naturalis historia. D. Detlefsen rec. vol. I. lib. I-V[illegible] 18 Sgr.
— — — — vol. II. lib. VII-XV. 22½ Sgr.
— — — — vol. III. lib. XVI-XXII. 22½ Sgr.
— — — — vol. IV. lib. XXIII-XXXI. 22½ Sgr.
Sallusti, C. Crispi, Catilina Iugurtha Historiarum reliquiae potiores. Accedunt epistulae ad Caesarem de re publica. H. Io[illegible]us recognovit. . . . . 7½ Sgr.
Tacitus, Corn., a C. Nipperdeio recognitus. Pars I. . . . 9 Sgr.
Valeri Flacci Argonauticon libri VIII. Ed. C. Schenkl. . . . 18 Sgr.
Vergili, P. Maronis, opera. Edidit Th. Ladewig. . . . . . 12 Sgr.
— Bucolica et Georgica. . . . . 4½ Sgr.
— Aeneis. . . . . 7½ Sgr.

Handbücher

zum Verständniss des classischen Alterthums.

Römische Geschichte von Th. Mommsen. 1. Bd. 5. Aufl. 2 Thlr. 6 Sgr. (1. Abth. 1 Thlr. 2 Sgr. — 2. Abth. 1 Thlr. 4 Sgr.) — 2. Bd. 5. Aufl. 1 Thlr. 5 Sgr. — 3. Bd. 5. Aufl. . . . . 1 Thlr. 15 Sgr.
Griechische Geschichte von E. Curtius. 1. Band. 3. Aufl. 1 Thlr. 15 Sgr. — 2. Bd. 3. Aufl. 1 Thlr. 20 Sgr. — 3. Bd. 2. Abdruck. 1 Thlr. 20 Sgr.
Römische Mythologie von Ludwig Preller. 2. Auflage. 1 Thlr. 25 Sgr.
Griechische Mythologie von Ludwig Preller. 2. Auflage. 1. Band. 1 Thlr. 14 Sgr. — 2. Band. . . . . 1 Thlr. 6 Sgr.
Römische Alterthümer von L. Lange. 2. Aufl. 1. Band. 1 Thlr. 20 Sgr. — 2. Band 1 Thlr. 15 Sgr. — 3. Band . . . . . 1 Thlr. 10 Sgr.
Griechische Alterthümer von G. F. Schömann. 3. Auflage. 1. Band. 1 Thlr. 10 Sgr. — 2. Band. . . . . 1 Thlr. 6 Sgr.
Griechische und römische Metrologie von Fr. Hultsch . . 24 Sgr.
Topographie der Stadt Rom im Alterthum von H. Jordan. 2. Band. (Der erste Band ist noch nicht erschienen). . . . . . . 1 Thlr. 25 Sgr.

Guhl, Ernst, und **Wilhelm Koner**, das Leben der Griechen und Römer nach antiken Bildwerken dargestellt. Dritte vermehrte und verbesserte Aufl. Mit über 500 in den Text eingedruckten Holzschnitten . Im Druck.

Berlin, im Februar 1872. Weidmannsche Buchhandlung.